






20
ΟΜΗΡΟΥ
ΙΛΙΑΣ
BIBLIOTECA NAZIONALE CENTRALE - FIRENZE
RACCOLTA NENCINI
ALDINI
I
4
19













Ex Libris Ioannis Nencini
1874


Κτῆμα

τοῦ

Πέτρου Μαθτεάκκα

αωλ'

Edizione del 1517. manca l'ultima Carta col registro, data, ed Ancora.



Μαδεάγγα



ΗΡΟΔΟΤΟΥ ΑΛΙΚΑΡΝΑΣΗΟΣ ΕΞΗΓΗΣΙΣ ΓΕΡΙ ΤΗΣ ΤΟΥ ΟΜΗΡΟΥ ΓΕΝΕΣΙΟΣ ΚΑΙΒΙΟΤΗΣ

Ρόδοτος ὁ ἁλικαρνασσεὺς περὶ ὁμή
ρου γενέσιος, καὶ ἡλικίης καὶ βιο-
τῆς τάδε ἱστόρηκε, ζητήσας ἐπεξελ
θεῖν εἰς τὸ ἀτρεκέστατον· ἐπεὶ γὰρ ἡ πά
λαι αἰολιῶτις κύμη ἐκτίζετο, συ
νῆλθον ἐν ταυτῷ παντοδαπὰ ἔθνεα
ἑλληνικὰ, καὶ δὴ καὶ ἐκ μαγνησίας, ἄλλοι τέ τινες,
καὶ μελάνωπος ὁ ἰθαγενέος τοῦ κρίθωνος, οὐ πολύφορ-
τος, ἀλλὰ βραχέα τοῦ βίου ἔχων· οὗτος δὲ ὁ μελάνωπος
ἔγημεν ἐν τῇ κύμῃ τὴν θυγατέρα ὀμύρητος, καὶ αὐτῷ
γίνεται ἐκ κοίτης θῆλυ τέκνον, ᾧ οὔνομα τίθεται κρι
θηΐς· καὶ αὐτὸς μὲν ὁ μελάνωπος καὶ ἡ γυνὴ αὐτοῦ, ἐτε
λεύτησαν τὸν βίον· τὴν δὲ θυγατέρα ἐπιτρέπει ἀνδρὶ ᾧ ἐχρῆ
το μάλιστα κλεάνακτι τῷ ἀργείῳ· χρόνου δὲ προϊόντος συ
νέβη τὴν παῖδα μιγεῖσαν ἀνδρὶ λαθραίως ἐν γαστρὶ
σχεῖν· τὰ μὲν οὖν πρῶτα ἐλάνθανεν· ἐπεὶ δὲ ᾔσθετο ὁ κλεά
ναξ ἤχθετο τῇ συμφορῇ, καὶ καλεσάμενος τὴν κριθηΐ
δα χωρὶς πάντων ἐν αἰτίῃ μεγάλῃ εἶχεν, ἐπιλεγόμε
νος τὴν αἰσχύνην τὴν πρὸς τοὺς πολίτας· προβουλεύεται δὲ
περὶ αὐτῆς τάδε· ἔτυχον οἱ κυμαῖοι κτίζοντες τοῦ ἑρ
μείου κόλπου τὸν μυχὸν· κτιζομένοισι δὲ τὴν πόλιν σμύρ
ναν ἔθετο τὸ ὄνομα θησεὺς μνημεῖον ἐθέλων καταστῆσαι
τῆς ἑωυτοῦ γυναικὸς ἐπώνυμον· ἦν γὰρ αὐτῇ τοὔνομα
σμύρνη· ὁ δὲ θησεὺς ἦν τῶν τὴν κύμην κτισάντων ἐν τοῖς
πρώτοις θεσσαλῶν, ἀπὸ εὐμήλου τοῦ ἀδμήτου, κάρτα εὖ

ἔχων τοῦ βίου, ἐνταῦθα ὑποτίθεται ὁ κλεάναξ τὴν κρηθηΐδα πρὸς ἰσμηνίην τὸν βοιώτιον τῶν ἀποίκων λελογχότα ὃς ἔτυχεν αὐτῷ ἐὼν ἑταῖρος τὰ μάλιστα. χρόνου δὲ προϊόντος, ἐξελθοῦσα ἡ κρηθηῒς μετ' ἄλλων γυναικῶν πρὸς ἑορτήν τινα ἐπὶ τὸν ποταμὸν καλούμενον μέλητα, ἤδη ἐπίτοκος οὖσα, τίκτει τὸν ὅμηρον οὐ τυφλὸν, ἀλλὰ δεδορκότα· καὶ τίθεται ὄνομα τῷ παιδὶ μελησιγενέα ἀπὸ τοῦ ποταμοῦ τὴν ἐπωνυμίαν λαβοῦσα. τέως μὲν οὖν ἡ κρηθηῒς ἦν παρὰ τῷ ἰσμηνίᾳ· προϊόντος δὲ τοῦ χρόνου ἐξῆλθε καὶ ἀπὸ ἐργασίης χειρῶν ὁρμωμένη ἔτρεφε τὸ παιδίον καὶ ἑωυτὴν, ἄλλοτε παρ' ἄλλων ἔργα λαμβάνουσα, καὶ ἐπαίδευσε τὸν παῖδα ἀφ' ὧν ἐδύνατο· ἦν δέ τις ἐν σμύρνῃ τοῦτον τὸν χρόνον φήμιος τοὔνομα, παῖδας γράμματα καὶ τὴν ἄλλην μουσικὴν διδάσκων πᾶσαν· οὗτος μισθοῦται τὴν κρηθηΐδα, ὢν μονότροπος, ἐριουργῆσαι αὐτῷ ἔρια, ἃ παρὰ τῶν παίδων εἰς μισθοὺς ἐλάμβανεν· ἡ δὲ παρ' αὐτῷ ἠργάζετο πολλῷ κοσμίως καὶ σωφροσύνῃ πολλῇ χρωμένη, καὶ τῷ φημίῳ κάρτα ἠρέσκετο, τέλος δὲ προσηνέγκατο αὐτῇ λόγους πείθων ἑωυτῷ συνοικῆσαι, ἄλλα τε πολλὰ λέγων, οἷς μιν ᾤετο προσάξεσθαι· καὶ ἔτι περὶ τοῦ παιδὸς υἱὸν ποιούμενος· καὶ ὅτι τραφεὶς καὶ παιδευθεὶς παρ' αὐτοῦ ἄξιος λόγου ἔσται· ἑώρα γὰρ τὸν παῖδα ὄντα συνετὸν καὶ κάρτα εὐφυέα, ἐς τὸ ἀνέπεισεν αὐτὴν ποιέειν ταῦτα· ὁ παῖς δὲ ἦν τε φύσιν ἔχων ἀγαθὴν, ἐπιμελίης τε καὶ παιδεύσιος προσγινομένης, αὐτίκα πολλὸν τῶν πάντων ὑπερεῖχε· χρόνου δὲ ἐπιγινομένου ἀνδρούμενος, οὐδὲν τοῦ φημίου ὑποδεέστερος ἦν ἐν τῇ διδασκαλίᾳ· καὶ οὕτως ὁ φήμιος ἐτελεύτησε τὸν βίον καταλιπὼν πάντα τῷ παιδί· οὐ πολλῷ δὲ ὕστερον καὶ ἡ κρηθηῒς ἐτελεύτησεν· ὁ δὲ μελησιγενὴς ἐπὶ τῇ διδασκαλίᾳ καθεστήκει, καθ' ἑωυτὸν δὲ γενό-

μένος, μᾶλλον ὑπὸ τῶν ἀνθρώπων ἑωρᾶτο· καὶ αὐτοῦ θωυ
μασταὶ καθειστήκεσαν οἵ τε ἐπιχώριοι, καὶ τῶν ξένων οἱ ἐσα-
πικνεόμενοι· ἐμπόριον γὰρ ἦν ἡ σμύρνη, καὶ σῖτος ἐξήγε
το πολὺς αὐτόθι ἐκ τῆς ἐπικειμένης χώρας δαψιλέως
κάρτα ἐσαγόμενος ἐς αὐτήν· οἱ δὲ ξένοι ὁκότε παύσοιν
το τῶν ἔργων ἀπεσχόλαζον παρὰ τῷ μελησιγενεῖ ἐγκα
θίζοντες· ἦν δὲ ἐν αὐτοῖς τότε καὶ μέντης ναύκληρος
ἀπὸ τῶν περὶ λευκάδα τόπων καταπεπλευκὼς ἐπὶ σῖτον
ἔχων ναῦν, πεπαιδευμένος τε ἀνὴρ ὡς ἐν ἐκείνῳ τῷ
χρόνῳ καὶ πολυΐστωρ, ὅς μιν ἔπεισε τὸν μελησιγενῆ μεθ'
ἑωυτοῦ πλεῖν καταλύσαντα τὴν διδασκαλίαν, μισθόν
τε λαμβάνοντα, καὶ τὰ δέοντα πάντα, καὶ ὅτι χώρας
καὶ πόλιας θεήσασθαι ἄξιον εἴη αὐτῷ ἕως νέος ἐστί· καί
μιν οἴομαι μάλιστα τούτοισι προαχθῆναι· ἴσως γὰρ καὶ
τῇ ποιήσει τότε ἐπενόει ἐπιθήσεσθαι· καταλύσας δὲ
τὴν διδασκαλίαν, ἐναυτίλλετο μετὰ τοῦ μέντεω, καὶ ὅ
που ἑκάστοτε ἀφίκοιτο πάντα τὰ ἐπιχώρια διεωρᾶτο·
καὶ ἱστορέων ἐπυνθάνετο· εἰκὸς δέ μιν ἦν καὶ μνημό-
συνα πάντων γράφεσθαι· ἀνακομιζόμενοι δὲ ἐκ τυρση
νίας καὶ τῆς ἰβηρίης, ἀπικνέονται ἐς ἰθάκην· καὶ τῷ με
λησιγενεῖ συνέβη νοσήσαντι τοὺς ὀφθαλμοὺς κάρτα δει
νῶς ἔχειν, καὶ αὐτὸν θεραπείης ἕνεκα πλεῖν μέλλων ἐς
τὴν λευκάδα καταλιπεῖν ὁ μέντης παρὰ ἀνδρὶ φίλῳ ἑ
ωυτοῦ δὲ τὰ μάλιστα μέντορι τῷ ἀλκίμου ἰθακησίῳ
πολλὰ δεηθεὶς ἐπιμελείην ἔχειν· ἐπαναπλώσας δὲ ἀνα
λήψεσθαι αὐτόν· ὁ δὲ μέντωρ ἐνοσήλευεν αὐτὸν ἐκτενέ
ως· καὶ γὰρ τοῦ βίου ἀρκεόντως εἶχε, καὶ ἤκουεν εὖ δὲ δικαιο
σύνῃ τε καὶ φιλοξενίῃ μακρῷ μάλιστα τῶν ἐν ἰθάκῃ
ἀνδρῶν· ἐνταῦθα συνέβη τῷ μελησιγενεῖ περὶ ὀδυσσέ
ως ἐξιστορῆσαι πυθέσθαι· ὅσα δὴ ἰθακήσιοι λέγουσι τότε

μιν παρ' ἑωυτοῖς τυφλωθῆναι, ὡς δὲ ἐγὼ φημὶ, τότε μὲν ὑγιῆ γενέσθαι· ὕστερον δὲ ἐν κολοφῶνι τυφλωθῆναι· συνομολογοῦσι δέ μοι καὶ κολοφώνιοι τούτοις. ὁ δ' οὖν μέντης ἀναπλέων ἐκ τῆς λευκάδος προσέσχεν ἐς τὴν ἰθάκην, καὶ ἀνέλαβε τὸν μελησιγενέα, χρόνον τε ἐπὶ συχνὸν συμπεριέπλει αὐτῷ, ἀποικομένῳ δ' ἐς κολοφῶνα συνέβη πάλιν νοσήσαντα τοὺς ὀφθαλμοὺς, μὴ δύνασθαι διαφυγεῖν τὴν νόσον, ἀλλὰ τυφλωθῆναι ἐνταῦθα. ἐκ δὲ τῆς κολοφῶνος τυφλὸς ἐὼν ἀπικνέεται εἰς τὴν σμύρναν, καὶ οὕτως ἐπεχείρει τῇ ποιήσει. χρόνου δὲ προϊόντος ἐν τῇ σμύρνῃ ἄπορος ἐὼν τοῦ βίου, διενοήθη ἀπικέσθαι ἐς κύμην. πορευόμενος δὲ διὰ τοῦ ἕρμου πεδίου, ἀπικνέεται ἐς νέον τεῖχος ἀποικίην κυμαίων· ᾠκίσθη δὲ τοῦτο τὸ χωρίον ὕστερον κύμης ἔτεσιν ὀκτώ· ἐνταῦθα λέγεται αὐτὸν ἐπιστάντα ἐπὶ σκυτεῖόν τι εἰπεῖν πρῶτα τὰ ἔπεα τάδε·

Αἰδεῖσθε ξενίων κεχρημένον ἠδὲ δόμοιο,
οἳ πόλιν αἰπεινὴν κύμην ἐριώπιδα κούρην
ναίεται σαρδήνης πόδα νείατον ὑψικόμοιο·
ἀμβρόσιον πίνοντες ὕδωρ θείου ποταμοῖο
ἕρμου δινήεντος, ὃν ἀθάνατος τέκετο ζεύς.

Ἡ δὲ σαρδήνη ὄρος ἐστὶν ὑπερκείμενον τοῦ τε ἕρμου ποταμοῦ καὶ τοῦ νέου τείχους, τῷ δὲ σκυτεῖ ὄνομα ἦν τύχιος. ἀκούσαντι δὲ τῶν ἐπέων, ἔδοξεν αὐτῷ δέξασθαι τὸν ἄνθρωπον· ἠλέησε γὰρ ἀλγέοντα τυφλὸν καὶ μεθέξειν ἔφη τῶν παρεόντων. ὁ δὲ ἐσῆλθε, καθήμενος δὲ ἐν τῷ σκυτείῳ παρεόντων καὶ ἄλλων, τήν τε ποίησιν αὐτοῖς ἐπεδείκνυτο, ἀμφιάρεώ τε τὴν ἐξελασίαν τὴν ἐς θήβας, καὶ τοὺς ὕμνους τοὺς ἐς θεοὺς πεποιημένους αὐτῷ, καὶ περὶ τῶν λεγομένων ὑπὸ τῶν παρεόντων ἐς τὸ μέσον γνώμας ἀποφαινόμενος θωϋμαστὸς ἄξιος ἐφαίνετο εἶναι τοῖς ἀκού-

ουσι· τέως μὲν οὖν κατεῖχεν ὁ μελησιγένης περὶ τὸ νέον τεῖχος ἀπὸ τῆς ποιήσιός γε τοῦ βίου τὴν μηχανὴν ἔχων· ἐδείκνυεν δὲ οἱ νεοτειχεῖς μέχρις ἐπ' ἐμοῦ τὸν χῶρον, ἐν ᾧ καθίζων τῶν ἐπέων τὴν ἐπίδειξιν ἐποιέετο· καὶ κάρτα ἐσέβοντο τὸν τόπον, ἐν ᾧ καὶ αἴγειρος ἐπεφύκει, ἣν ἐκεῖνοι ἔφασαν, ἀφ' οὗ ὁ μελησιγένης ἦλθεν αὐτοῖς πεφυκέναι· χρόνου δὲ προϊόντος ἀπόρως κείμενος καὶ μόλις τὴν τροφὴν ἔχων ἐπενοήθη εἰς τὴν κύμην ἀπικέσθαι, ὅτι βέλτιον πρήξει· μέλλων δὲ πορεύεσθαι τάδε τὰ ἔπεα λέγει·

Αἶψα πόδες με φέροιεν ἐς αἰδοίων πόλιν ἀνδρῶν·
τῶν γὰρ καὶ θυμὸς πρόφρων καὶ μῆτις ἀρίστη·

Ἀπὸ δὲ τοῦ νέου τείχεος πορευόμενος, ἀπίκετο εἰς τὴν κύμην διὰ λαρίσης τὴν πορείαν ποιησάμενος· ἦν γὰρ οὕτως αὐτῷ εὐπορώτατον· καὶ ὡς κυμαῖοι λέγουσι τῷ φρυγίης βασιλεῖ μίδῃ τῷ γορδίεω δεηθέντων πενθερῶν αὐτοῦ ποιεῖ καὶ ἐπίγραμμα τόδε, ὅ ἐστι καὶ νῦν ἐπὶ τῆς στήλης τοῦ μνήματος τοῦ γορδίεω ἐπιγέγραπται·

Χαλκῆ παρθένος εἰμί, μίδου δ' ἐπὶ σήματι κεῖμαι·
ἔς τ' ἂν ὕδωρ τε ῥέοι, καὶ δένδρεα μακρὰ τεθήλοι·
ἠέλιός τ' ἀνιὼν λάμποι λαμπρά τε σελήνη·
αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ·
ἀγγελέω παριοῦσι μίδης ὅτι τῇδε τέθαπται·

Καθίζων δὲ ἐν ταῖς λέσχαις τῶν γερόντων ἐν τῇ κύμῃ ὁ μελησιγένης τὰ ἔπεα τὰ πεποιημένα αὐτῷ ἐπεδείκνυτο, καὶ ἐν τοῖς λόγοισιν ἔτερπε τοὺς ἀκούοντας, καὶ αὐτοῦ θωυμασταὶ καθεστήκεσαν, γνοὺς δὲ ὅτι ἀποδέχονται αὐτοῦ τὴν ποίησιν οἱ κυμαῖοι, καὶ εἰς συνήθειαν ἕλκων τοὺς ἀκούοντας, λόγους πρὸς αὐτοὺς τοιούσδε προσήνεγκε λέγων ὡς εἰ θέλοιεν αὐτὸν δημοσίῃ τρέφειν, ἐπικλεεστάτην αὐτῶν τὴν πόλιν ποιήσει· τοῖς δὲ ἀκούουσι βουλομένοις τε ἦν ταῦτα

καὶ αὐτοὶ παρῄνεον, ἐλθόντα ἐπὶ τὴν βουλὴν διαλεχθῆναι τῶν βουλευτέων, καὶ αὐτοὶ ἔφασαν συμπρήξειν· ὁ δὲ ἐπείθετο αὐτοῖς, καὶ βουλῆς συλλεγομένης ἐλθὼν ἐπὶ τὸ βουλευτήριον, ἐδέετο τοῦ ἐπὶ τῇ τιμῇ ταύτῃ καθεστῶτος, ἀπαγαγεῖν αὐτὸν ἐπὶ τὴν βουλήν· ὁ δὲ ὑπεδέξατό τε, καὶ ἐπεὶ καιρὸς ἦν ἀπήγαγε· καταστὰς δὲ ὁ μελησιγενὴς ἔλεξε περὶ τῆς τροφῆς τὸν λόγον, ὃν καὶ ἐν ταῖς λέσχαις ἔλεγεν· ὡς δ' εἶπεν ἐξελθὼν ἐκάθητο· οἱ δὲ ἐβουλεύοντο ὅτι χρεὼν εἴη ἀποκρίνασθαι αὐτῷ· προθυμουμένου δὲ τοῦ ἀπάγοντος αὐτὸν, καὶ ἄλλων ὅσοι τῶν βουλευτέων ἐν ταῖς λέσχαις ἐπήκοοι ἐγένοντο τῶν βουλευτέων ἕνα λέγεται ἐναντιωθῆναι τῇ χρήμῃ αὐτοῦ, ἄλλα τε πολλὰ λέγοντα, καὶ ὡς εἰ τοὺς ὁμήρους δόξει τρέφειν αὐτοῖς ὅμιλον πολλόν τε καὶ ἀχρεῖον ἕξουσιν· ἐντεῦθεν δὲ καὶ τοὔνομα ὅμηρος ἐπεκράτησε τῷ μελησιγενεῖ ἀπὸ τῆς συμφορῆς, οἱ γὰρ κυμαῖοι τοὺς τυφλοὺς ὁμήρους λέγουσιν· ὥστε πρότερον ὀνομαζομένου αὐτοῦ μελησιγενέος γενέσθαι τοὔνομα ὅμηρος· καὶ οἱ ξένοι διήνεγκαν ὅτε μνήμην αὐτοῦ ἐποιοῦντο· ἐτελεύτα δ' οὖν ὁ λόγος τῷ ἄρχοντι μὴ τρέφειν τὸν ὅμηρον· ἔδοξε δὲ πως τῇ ἄλλῃ βουλῇ· ἐπελθὼν δ' ὁ ἐπιστάτης καὶ παριζόμενος αὐτῷ διηγήσατο τοὺς ἐναντιωθέντας λόγους τῇ χρήμῃ αὐτοῦ, καὶ τὰ δόξαντα τῇ βουλῇ· ὁ δὲ ὡς ἤκουσεν ἐσυμφόρηνέ τε καὶ λέγει τὰ ἔπεα τάδε·

Οἵῃ μ' αἴσῃ δῶκε πατὴρ ζεὺς κύρμα γενέσθαι
νήπιον αἰδοίης ἐπὶ γούνασι μητρὸς ἀτάλλων
ἥν ποτ' ἐπύργωσαν βουλῇ διὸς αἰγιόχοιο·
λαοὶ φρίκωνος μάργων ἐπιβήτορες ἵππων.
ὁπλότεροι μαλεροῖο πυρὸς κρίνοντες ἄρηα
αἰολίδα σμύρνην ἁλιγείτονα ποτνιάνακτον,
ἥν τε δι' ἀγλαὸν εἶσιν ὕδωρ ἱεροῖο μέλητος,

ἔνθεν ἀπορνύμεναι κοῦραι διὸς ἀγλαὰ τέκνα,
ἤθελέτην κλῄσαι δῖαν χθόνα καὶ πόλιν ἀνδρῶν·
οἱ δ' ἀπανηνάσθην ἱερὴν ὄπα φήμιν ἀοιδήν·
ἀφραδίην τῶν μέν τε παθών τις φράσεται αὖθις·
ὅσφιν ὀνείδεσιν ἐμὸν διεμήσατο πότμον·
κῆρα δ' ἐγὼ τήν μοι θεὸς ὤπασε γινομένῳ περ,
τλήσομαι ἀκράαντον φέρων τετληότι θυμῷ·
οὐδέ τι μοι φίλα γυῖα μένειν ἱεραῖς ἐν ἀγυιαῖς,
κύμης ὁρμαίνουσι, μέγας δέ μοι θυμὸς ἐπείγει
δῆμον ἐς ἀλλοδαπῶν ἰέναι ὀλίγον περ ἐόντα·

Μετὰ τοῦτο ἀπαλλάσσεται ἐκ τῆς κύμης ἐς φώκαιαν κυμαίοις ἐπαρησάμενος μηδένα ποιητὴν δόκιμον ἐν τῇ χώρᾳ γενέσθαι, ὅστις κυμαίους ἐπαγλαΐει· ἀπικόμενος δὲ ἐς φώκαιαν, τῷ αὐτῷ τρόπῳ ἐβιότευεν, ἔπεα ἐνδεικνύμενος ἐν ταῖς λέσχαις καθίζων· ἐν δὲ τῇ φωκαίῃ τοῦτον τὸν χρόνον θεστορίδης τις ἦν γράμματα διδάσκων τοὺς παῖδας, ἀνὴρ οὐ κρήγυος· κατανοήσας δὲ τοῦ ὁμήρου τὴν ποίησιν, λόγους τοιούσδε αὐτῷ προσήνεγκε, φὰς ἑτοῖμος εἶναι θεραπεύειν καὶ τρέφειν αὐτὸν ἀναλαβὼν, εἰ ἐθέλοι ἅ γε πεποιημένα εἴη αὐτῷ τῶν ἐπέων ἀναγράψασθαι· καὶ ἄλλα ποιῶν, πρὸς ἑωυτὸν ἀναφέρειν αἰεί· τῷ δὲ ὁμήρῳ ἀκούσαντι, ἔδοξε ποιητέα εἶναι ταῦτα· ἐνδεὴς γὰρ ἦν τῶν ἀναγκαίων καὶ θεραπείης· διατρίβων δὲ παρὰ τῷ θεστορίδῃ, ποιεῖ ἰλιάδα τὴν ἐλάσσω, ἧς ἡ ἀρχή·

Ἴλιον ἀείδω, καὶ δαρδανίην εὔπωλον·
ἧς πέρι πολλὰ πάθον δαναοὶ θεράποντες ἄρηος·

Καὶ τὴν καλουμένην φωκαΐδα ἥν φασιν οἱ φωκαεῖς ὅμηρον παρ' αὐτοῖσι ποιῆσαι· ἐπεὶ δὲ τήν τε φωκαΐδα καὶ τἄλλα πάντα παρὰ τοῦ ὁμήρου ὁ θεστορίδης ἐγράψατο, διενοήθη ἐκ τῆς φωκαίης ἀπαλλάσσεσθαι τὴν ποίησιν θέλων

τοῦ ὁμήρου ἐξιδιώσασθαι, καὶ οὐκ ἔτι ὁμοίως ἐν ἐπιμελείᾳ εἶχε τὸν ὅμηρον. ὁ δὲ λέγει αὐτῷ τὰ ἔπεα τάδε·

Θεστορίδης θνητοῖσι ἀνωΐστων πολέων περ,
οὐδὲν ἀφραστότερον πέλεται νόου ἀνθρώποισιν·

Ὁ μὲν δὴ θεστορίδης ἐκ τῆς φωκαίης ἀπηλλάγη ἐς τὴν χίον· καὶ διδασκαλίην κατεσκευάσατο, καὶ τὰ ἔπεα ἐπιδεικνύμενος ὡς ἑωυτοῦ ἐόντα, ἔπαινόν τε πολλὸν εἶχε, καὶ ὠφελεῖτο· ὁ δὲ ὅμηρος, πάλιν τὸν αὐτὸν τρόπον διητᾶτο ἐν τῇ φωκαίῃ, ἀπὸ τῆς ποιήσιος τὴν βιοτὴν ἔχων· χρόνῳ δὲ οὐ πολλῷ μετέπειτα ἄνδρες χῖοι ἔμποροι ἀπικόμενοι ἐς τὴν φωκαίην. ἀκούσαντες δὲ τῶν ἐπέων τοῦ ὁμήρου, ἃ πρότερον ἀκηκόεσαν πολλάκις ἐν τῇ χίῳ τοῦ θεστορίδεω, ἐξήγγελλον ὅτι ἐν τῇ χίῳ τις ἐπιδεικνύμενος τὰ ἔπεα ταῦτα γραμμάτων διδάσκαλος κάρτα πολλὸν ἔχει· ὁ δὲ ὅμηρος κατενόησεν, ὅτι θεστορίδης ἂν εἴη· καὶ παντὶ θυμῷ ἐσπούδαζεν εἰς τὴν χίον ἀπικέσθαι· καταβὰς δὲ ἐπὶ τὸν λιμένα, ἐς μὲν τὴν χίον οὐ καταλαμβάνει οὐδὲν πλοῖον πλέον· ἐς δὲ τὴν ἐρυθραίαν τινὲς ἐπὶ ξύλα παρεσκευάζοντο πλεῖν· καλῶς δὲ εἶχε τῷ ὁμήρῳ δι' ἐρυθραίης τὸν πλοῦν ποιήσασθαι, καὶ προσελθὼν ἐχρήιζε παρὰ τῶν ναυτέων δέξασθαι αὐτὸν σύμπλουν, πολλά τε προσαγωγὰ λέγων, οἷς σφέας ἔμελλε πείσειν· τοῖς δὲ ἔδοξε δέξασθαι αὐτόν, καὶ ἐκέλευον ἐσβαίνειν εἰς τὸ πλοῖον. ὁ δὲ ὅμηρος πολλὰ ἐπαινέσας αὐτοὺς ἰσέβη· καὶ ἐπεὶ ἕζετο, λέγει τὰ ἔπεα τάδε·

Κλῦθι ποσειδάων μεγαλοσθενὲς ἐννοσίγαιε,
εὐρυχόρου μεδέων ἠδὲ ξανθοῦ ἑλικῶνος·
δὸς δ' οὖρον καλὸν καὶ ἀπήμονα νόστον ἰδέσθαι
ναύταις, οἳ νηὸς πομποὶ ἠδ' ἀρχοὶ ἔασι·
δὸς δ' ἐς ὑπώρειαν ὑψικρήμνοιο μίμαντος,

αἰδοίων μ' ἐλθόντα βροτῶν ὁσίων γε κυρῆσαι·
φῶτά τε τισαίμην ὃς ἐμὸν νόον ἠπεροπεύσας·
ὤλυσατο ξῆνα ξένιον ξενίην τε τράπεζαν·

Ἐπεὶ δὲ ἀπίκοντο ἀποπλοήσαντες ἐς τὴν ἐρυθραίην, τότε ὅμηρος τὴν αὔλην ἐπὶ τῷ πλοίῳ ἐποιήσατο· τῇ δὲ ὑστεραίῃ, ἔχρηζε τῶν ναυτέων τινὰ ἡγήσασθαι αὐτῷ ἐς τὴν πόλιν· οἱ δὲ συνέπεμψαν ἕνα αὐτῶν· πορευόμενος δὲ ὅμηρος ἐπεὶ ἔτυχε τῆς ἐρυθραίης τραχέης καὶ ὀρεινῆς ἐούσης, φθέγγεται τάδε ἔπεα·

Πότνια γῆ πάνδωρε δότειρα μελίφρονος ὄλβου·
ὡς ἄρα δὴ τοῖς μὲν φωτῶν εὔοχθος ἐτύχθης·
τοῖσι δὲ δύσβωλος καὶ τρηχεῖ' οἷς ἐχολώθης·

Απικόμενος δὲ ἐς τὴν πόλιν τῶν ἐρυθραίων ἐπηρώτησε περὶ τοῦ ἐς τὴν χίον πλοῦ· καί τινος προσελθόντος αὐτῷ τῶν ἑωρακότων ἐν τῇ φωκαίῃ καὶ ἀσπασαμένου, ἔχρηζεν αὐτοῦ συνεξευρεῖν αὐτῷ πλοῖον, ὅπως ἂν εἰς τὴν χίον διαβαίη· ἐκ μὲν δὴ τοῦ λιμένος οὐδὲν ἦν ἀπόστολον· ἄγει δὲ αὐτὸν ἔνθα τῶν ἁλιέων τὰ πλοῖα ὁρμίζεται· καί πως ἐν τυγχάνει μέλλουσι τισὶ διαπλεῖν ἐς τὴν χίον, ὧν ἐδέετο προσελθὼν ὁ ἄγων αὐτὸν ἀναλαβεῖν τὸν ὅμηρον· οἱ δὲ οὐδένα λόγον ποιησάμενοι ἀνήγοντο· ὁ δὲ ὅμηρος φθέγγεται τάδε τὰ ἔπεα·

Ναῦται ποντοπόροι στυγερῇ ἐναλίγκιοι ἄτῃ·
πτωχάσιν αἰθυίῃσιν βίον δύσζηλον ἔχοντες.
αἰδεῖσθε ξενίοιο διὸς σέβας ὑψιμέδοντος·
δεινὴ γὰρ μετόπις ξενίου διὸς, ὅς κ' ἀλίτηται·

Αναχθεῖσι δὲ αὐτοῖς, συνέβη ἐναντίου ἀνέμου γενομένου παλινδρομῆσαι, καὶ ἐς τὸ χωρίον ἀναδραμεῖν, ὅθεν ἀνηγάγοντο· καὶ τὸν ὅμηρον ἀναλαβεῖν καθήμενον ἐπὶ τῆς κυματογῆς· μαθὼν δὲ αὐτοὺς πεπαλινδρομηκότας,

ἔλεξε τάδε·

Ὑμᾶς ὦ ξένοι ἔλαβεν ὁ ἄνεμος ἀντίος γενόμενος·
ἀλλ' ἔτι καὶ νῦν με δέξασθαι, καὶ ὁ πλοῦς ὑμῖν ἔσται.

Οἱ δὲ ἁλιεῖς ἐν μεταμελείῃ γενόμενοι ὅτι οὐ πρότερον ἐδέξαντο, εἰπόντες ὅτι οὐ καταλιμπάνουσιν ἢν ἐθέλοι συμπλεῖν ἐκέλευον ἐσβαίνειν· καὶ οὕτως ἀναλαβόντες αὐτὸν ἀνήχθησαν, καὶ ἴσχουσιν ἐπ' ἀκτῆς· οἱ μὲν δὴ ἁλιεῖς πρὸς ἔργον ἐτράπησαν· ὁ δὲ ὅμηρος τὴν νύκτα ἐπὶ τοῦ αἰγιαλοῦ κατέμεινε· τὴν δὲ ἡμέραν πορευόμενος, καὶ πλανώμενος, ἀπίκετο εἰς τὸ χωρίον, ὃ πίτυς καλεῖται· κἀνταῦθα αὐτῷ ἀναπαυομένῳ τὴν νύκτα, ἐπιπίπτει καρπὸς τῆς πίτυος· ὃν δὴ μετεξέτεροι στρόβιλον οἱ δὲ κῶνον καλέουσιν ὁ δὲ ὅμηρος φθέγγεται τὰ ἔπη τάδε·

Ἄλλη τίς σου πεύκη ἀμείνονα καρπὸν ἵησιν.
Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης
ἔνθα σίδηρος ἄρηος ἐπιχθονίοισι βροτοῖσιν
ἔσσεται εὖτ' ἄν μιν κεβρήνιοι ἄνδρες ἔχωσι·

Τὰ γὰρ κεβρήνια τοῦτον τὸν χρόνον κτίζειν οἱ κυμαῖοι παρεσκευάζοντο πρὸς τῇ ἴδῃ καὶ γίνεται αὐτόθι σίδηρος· ἐντεῦθεν ἀναστὰς ὁ ὅμηρος, ἐπορεύετο κατὰ φωνήν τινα αἰγῶν νεμομένων· ὡς δὲ ὑλάκτεον αὐτὸν οἱ κύνες, ἀνέκραγεν· ὁ δὲ γλαῦκος ὡς ἤκουσε τῆς φωνῆς (ἦν γὰρ τοῦτο ὄνομα τῷ νέμοντι τὰς αἶγας) ἐπέδραμεν ὀξέως· τάς τε κύνας ἀνεκαλεῖτο, καὶ ἀπεσόβησεν ἀπὸ τοῦ ὁμήρου· ἐπὶ πολλὸν δὲ χρόνον ἐν θωύματι ἦν, ὅκως τυφλὸς ὤν, μόνος ἀπίκοιτο ἐς τοιούτους χώρους· καὶ ὅτι θέλων, προσελθών τέ μιν ἱστόρεεν ὅστις τε ἦν, καὶ τίνι τρόπῳ ἀπίκοιτο ἐς τόπους ἀοικήτους, καὶ ἀστιβέα χωρία καὶ τίνος κεχρημένος εἴη· ὁ δὲ ὅμηρος αὐτῷ πᾶσαν τὴν ἑωυτοῦ πάθην καταλεγόμενος· εἰς οἶκτον προηγάγετο, ἦν γὰρ ὡς ἔοι

κεν οὐδ' ἀγνώμων ὁ γλαῦκος· ἀναλαβὼν δὲ αὐτὸν ἀνήγαγεν ἐπὶ τὸν σταθμόν· πῦρ δὲ ἀνακαύσας, δεῖπνον παρασκευάζει· καὶ παραθεὶς δειπνεῖν ἐκέλευεν ὁ γλαῦκος· τῶν δὲ κυνῶν μὴ ἐσθιόντων καὶ ὑλακτεύντων δειπνεῦντα καθάπερ εἰώθεσαν, λέγει πρὸς τὸν γλαῦκον ὅμηρος τὰ ἔπεα τάδε.

Γλαῦκε πέπων ἐπιὼν τὸ ἔπος τὸ ἐνὶ φρεσὶ θήσω.
πρῶτον μὲν κυσὶ δεῖπνον ἐπ' αὐλείῃσι θύρῃσι
δοῦναι· ὡς γὰρ ἄμεινον, ὃ γὰρ καὶ πρῶτον ἀκούει
ἀνδρὸς ἐπερχομένου· καὶ ἐς ἕρκεα θηρὸς ἰόντος·

Ταῦτα ἀκούσας ὁ γλαῦκος, ἥσθη τῇ παραινέσει. καὶ ἐν θωύματι εἶχεν αὐτόν· δειπνήσαντες δὲ διὰ λόγων ἑστιῶντο· ἀπηγεομένου δὲ ὁμήρου τήν τε πλάνην τὴν ἑωυτοῦ, καὶ τὰς πόλεις ἃς ἐσαπίκοιτο, ἔκπληκτος ἦν ὁ γλαῦκος ἀκούων· καὶ τότε μὲν ἐπεὶ ὥρη κοίτου ἦν, ἀνεπαύετο· τῇ δ' ὑστεραίῃ διενοήθη ὁ γλαῦκος πρὸς τὸν δεσπότην πορευθῆναι σημανέων τὰ περὶ ὁμήρου· ἐπιτρέψας δὲ σῷ συνδούλῳ νέμειν τὰς αἶγας, τὸν ὅμηρον καταλείπει ἔνδον εἴπων πρὸς αὐτὸν, ὅτι διὰ ταχέων πορεύσομαι· καταβὰς δὲ ἐς βολιασόν, (ἔστι δὲ πλησίον τοῦ χωρίου τούτου·) καὶ συγγενόμενος τῷ δεσπότῃ, ἀπηγέετο ὑπὲρ ὁμήρου πᾶσαν τὴν ἀλήθειαν, περί τε αὐτοῦ τῆς ἀφίξιος ἐν θώυματι ποιεύμενος, ἠρώτεέ τε ὅ,τι χρὴ ποιέειν περὶ αὐτοῦ· ὁ δὲ ὀλίγα μὲν προσίετο τῶν λόγων κατεγίνωσκε δὲ τοῦ γλαύκου, ὡς ἄφρονος ἐόντος, καὶ τοὺς ἀναπήρους δεχομένου καὶ τρέφοντος· ἐκέλευσε δὲ ὅμως τὸν ξεῖνον ἄγειν πρὸς ἑαυτόν· ἐλθὼν δὲ πρὸς τὸν ὅμηρον, διηγήσατο ταῦτα ὁ γλαῦκος καὶ ἐκέλευσε πορεύεσθαι τοῦτον· οὕτω γὰρ εὖ πρήξειν· ὁ δὲ ὅμηρος ἤθελε πορεύεσθαι· ἀναλαβὼν δὴ αὐτὸν ὁ γλαῦκος, ἤγαγε πρὸς τὸν δεσπότην· διὰ λόγων δὲ ἰὼν τῷ ὁμή

ρῳ ὁ χῖος εὑρίσκει ἐόντα δεξιὸν, καὶ πολλῶν ἔμπειρον, ἔπεισέ τε αὐτὸν μένειν, καὶ τῶν παιδίων ἐπιμέλειαν ποιέεσθαι· ἦσαν γὰρ τῷ χίῳ παῖδες ἐν ἡλικίῃ· τούτους δὴ αὐτῷ παρατίθησι παιδεύειν· ὁ δὲ ἐποίησε ταῦτα· καὶ τοὺς κέρκωπας καὶ βατραχομυομαχίαν· καὶ ἐπικιχλίδας, καὶ τἆλλα πάντα ὅσα παίγνιά ἐστιν ὁμήρου ἐνταῦθα ἐποίησε παρὰ τῷ χίῳ ἐν βολισσῷ· ὥς τε καὶ ἐν τῇ πόλει περιβόητος ἤδη ἐγένετο· ἐν τῇ ποιήσει· καὶ ὁ μὲν θεστορίδης ὡς τάχιστα ἐπύθετο αὐτὸν παρεόντα ᾤχετο ἐκπλέων ἐκ τῆς χίου· χρόνου δὲ προϊόντος, δεηθεὶς τοῦ χίου πορεῦσαι αὐτὸν ἐς τὴν χίον ἀπίκετο ἐς τὴν πόλιν· καὶ διδασκαλεῖον κατασκευασάμενος ἐδίδασκε παῖδας τὰ ἔπεα· καὶ κάρτα δεξιὸς ἐδόκεεν εἶναι τοῖς χίοις καὶ πολλοὶ θωυμασταὶ αὐτοῦ καθεστήκεσαν· συλλεξάμενος δὲ βίον ἱκανὸν γυναῖκα ἔγημεν, ἐξ ἧς αὐτῷ θυγατέρες δύο ἐγένοντο· καὶ ἡ μὲν αὐτῶν ἄγαμος ἐτελεύτησε, τὴν δὲ συνῴκισεν ἀνδρὶ χίῳ· ἐπιχαρισάμενος δὲ τῇ ποιήσει, ἀπέδωκε χάριν, ἣν εἶχε· πρῶτον μὲν μέντορι τῷ ἰθακησίῳ ἐν τῇ ὀδυσσείᾳ, ὅτι μιν κάμνοντα τοὺς ὀφθαλμοὺς ἐν ἰθάκῃ ἐνοσήλευεν ἐκτενῶς, τοὔνομα αὐτοῦ ἐναρμόσας ἐς τὴν ποίησιν· ὀδυσσέως τε ἑταῖρον φὰς εἶναι ποιήσας ὀδυσσέα ὡς ἐς τροίην ἔπλεε, μέντορι ἐπιτρέψαι τὸν οἶκον ἐόντι ἰθακησίων ἀρίστῳ, καὶ δικαιοτάτῳ· πολλαχῇ δὲ καὶ ἄλλῃ τῆς ποιήσεως τιμῶν αὐτὸν, τὴν ἀθηνᾶν ὁπότε ἐς λόγον τινὶ καθίσταται τῷ μέντορι εἰκυῖαν ποιεῖ· ἀπέδωκε δὲ καὶ φημίῳ τῷ ἑαυτοῦ διδασκάλῳ τροφεῖα, καὶ διδασκαλεῖα ἐν τῇ ὀδυσσείᾳ, μάλιστα ἐν τοῖσδε τοῖς ἔπεσι·

Κῆρυξ δ' ἐν χερσὶν κίθαριν περικαλλέ' ἔθηκε
φημίῳ, ὅς τε πολλὸν ἐκαίνυτο πάντας ἀείδων·

καὶ πάλιν·

αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν·

Μέμνηται δὲ καὶ τοῦ ναυκλήρου, μεθ' οὗ ἐκπεριέπλευσεν, καὶ εἶδε πόλιάς τε πολλὰς, καὶ χώρας· ᾧ ὄνομα ἦν Μέντης, ἐν τοῖς ἔπεσι τοῖς δε·

Μέντης ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι
υἱὸς, ἀτὰρ ταφίοισι φιληρέτμοισιν ἀνάσσω·

Ἀπέδωκε δὲ χάριν καὶ Τυχίῳ τῷ σκυτεῖ, ὃς ἐδέξατο αὐτὸν ἐν τῷ νέῳ τείχει προσελθόντα πρὸς τὸ σκυτεῖον, ἐν τοῖς ἔπεσι καταζεύξας ἐν τῇ Ἰλιάδι τοῖς δε·

Αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον
χάλκεον, ἑπταβόειον· ὅ οἱ Τύχιος κάμε τεύχων
σκυτοτόμων ὄχ' ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων·

Ἀπὸ δὲ τῆς ποιήσεως ταύτης εὐδοκιμεῖ Ὅμηρος περί τε τὴν Ἰωνίαν, καὶ ἐς τὴν Ἑλλάδα ἤδη περὶ αὐτοῦ λόγος ἀναφέρεται· καὶ οἰκέων ἐν τῇ Χίῳ, καὶ εὐδοκιμέων περὶ τὴν ποίησιν ἀπικεομένων πολλῶν, συνεβούλευον οἱ ἐντυγχάνοντες αὐτῷ ἐς τὴν Ἑλλάδα ἀπικέσθαι· ὁ δὲ προσεδέξατο τὸν λόγον, καὶ κάρτα ἐπεθύμει ἀποδημῆσαι, κατανοήσας δὲ ὅτι ἐς μὲν Ἄργος πολλαὶ καὶ μεγάλαι εἶεν εὐλογίαι πεποιημέναι, ἐς δὲ τὰς Ἀθήνας οὔ, ἐμποιεῖ ἐς τὴν ποίησιν, ἐς μὲν Ἰλιάδα τὴν μεγάλην Ἐρεχθέα μεγαλωύων ἐν νεῶν καταλόγῳ τὰ ἔπεα τάδε·

Δῆμον Ἐρεχθῆος μεγαλήτορος· ὅν ποτ' Ἀθήνη
θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα·

Καὶ τὸν στρατηγὸν αὐτῶν Μενεσθέα, ὡς πάντων εἴη ἄριστος τάξαι πεζὸν στρατὸν καὶ ἱππότας, ἐν τοῖς δὲ τοῖς ἔπεσιν εἶπε·

Τῶν αὖθ' ἡγεμόνευεν υἱὸς Πετεῶο Μενεσθεύς
τῷ δ' οὔπω τις ὁμοῖος ἐπιχθόνιος γένετ' ἀνὴρ

κοσμῆσαι ἵππους τε, καὶ ἀνέρας ἀσπιδιώτας·

Αἴαντα δὲ τὸν Τελαμῶνος, καὶ Σαλαμινίους ἐν νεῶν καταλόγῳ ἔταξε πρὸς Ἀθηναίους λέγων τάδε·

Αἴας δ' ἐκ Σαλαμῖνος, ἄγεν δυοκαίδεκα νῆας·
στῆσε δ' ἄγων ἵν' Ἀθηναίων ἵσταντο φάλαγγες·

Ἐς δὲ τὴν Ὀδυσσείην τάδε ἐποίησεν, ὡς Ἀθηναίη ἐς λόγους ἐλθοῦσα τῷ Ὀδυσσεῖ ἐς τὴν Ἀθηναίων πόλιν ἀπίκετο, τιμῶσα ταύτην τῶν ἄλλων πολλῷ μάλιστα·

Ἵκετο δ' ἐς Μαραθῶνα, καὶ εὐρυχόρους ἐς Ἀθήνας·
δῦνε δ' Ἐρεχθῆος πυκινὸν δόμον·

Ἐμποιήσας δὲ ἐς τὴν ποίησιν ταῦτα, καὶ παρασκευασάμενος, ἐς Ἑλλάδα βουλόμενος ποιέεσθαι τὸν πλοῦν προσίσχει τῇ Σάμῳ· ἔτυχον δὲ οἱ ἐκεῖσε τὸν τότε καιρὸν ἄγοντες ἑορτὴν Ἀπατούρια· καί τις τῶν Σαμίων ἰδὼν τὸν Ὅμηρον ἀπιγμένον, πρότερον αὐτὸν ἐπιστάμενος ἐν Χίῳ ἐλθὼν ἐς τοὺς φράτορας διηγήσατο, ἐν ἐπαίνῳ μεγάλῳ ποιεύμενος αὐτόν· οἱ δὲ φράτορες ἐκέλευον ἄγειν αὐτόν· ὁ δὲ ἐντυχὼν τῷ Ὁμήρῳ ἔλεξεν· ὦ ξένε, Ἀπατούρια ἀγούσης τῆς πόλιος, καλοῦσί σε οἱ φράτορες οἱ ἡμέτεροι συνεορτάσοντα· ὁ δὲ Ὅμηρος ἔφη ταῦτα ποιήσειν· καὶ ᾔει μετὰ τοῦ καλέσαντος· πορευόμενος δὲ ἐγχρίμπτεται γυναιξὶ κουροτρόφῳ θυούσαις ἐν τῇ τριόδῳ· ἡ δὲ ἱέρεια εἶπε πρὸς αὐτὸν δυσχεράνασα τῇ ὄψει· ἄνερ ἀπὸ τῶν ἱερῶν· ὁ δὲ Ὅμηρος ἐς θυμόν τε ἔβαλε τὸ ῥηθέν, καὶ ἤρετο τὸν ἄγοντα, τίς τε εἴη ὁ φθεγξάμενος, καὶ τίνι θεῶν ἱερὰ θύεται· ὁ δὲ αὐτῷ διηγήσατο, ὅτι γυνὴ εἴη κουροτρόφῳ θύουσα· ὁ δὲ ἀκούσας λέγει τάδε τὰ ἔπεα·

Κλῦθί μοι εὐχομένῳ κουροτρόφε, δὸς δὲ γυναῖκα
τήνδε νέων μὲν, ἀνήνασθαι φιλότητα καὶ εὐνήν,
ἡ δ' ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν·

ὧν ὥρη μὲν ἀπαμβλύνεται θυμὸς δὲ μενοινᾷ.

Ἐπεὶ δὲ ἦλθεν ἐς τὴν Φρήτρην, καὶ τοῦ οἴκου ἔνθα δὴ ἐδαίνυντο ἐπὶ τὸν οὐδὸν ἔστη· οἱ μὲν λέγουσι καιομένου πυρὸς ἐν τῷ οἴκῳ· οἱ δέ φασι τότε ἐκκαῦσαι σφᾶς, ἐπειδὴ ὅμηρος τὰ ἔπεα εἶπεν·

Ἀνδρὸς μὲν στέφανος παῖδες, πύργοι δὲ πόληος·
ἵπποι δ' ἐν πεδίῳ κόσμος, νῆες δὲ θαλάσσης·
χρήματα δ' αὔξει οἶκον ἀτὰρ γεραροὶ βασιλῆες
ἥμενοι εἰν ἀγορῇ κόσμος τ' ἄλλοισιν ὁρᾶσθαι,
αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι·

Εἰσελθὼν δὲ κατακλιθεὶς, ἐδαίνυτο μετὰ τῶν φρατόρων· καὶ αὐτὸν ἐτίμων, καὶ ἐν θαύματι εἶχον· καὶ τότε μὲν τὴν κοίτην αὐτοῦ ἐποιήσατο ὅμηρος· τῇ δὲ ἐσαύριον ἀποπορευόμενον ἰδόντες κεραμέες τινὲς, κάμινον ἐγκαίοντες κεράμου λεπτοῦ, προσεκαλέσαντο αὐτὸν, πεπυσμένοι ὅτι σοφὸς εἴη, καὶ ἐκέλευόν σφιν ἀεῖσαι, φάμενοι δώσειν αὐτῷ τοῦ κεράμου, καὶ ὅτι ἂν ἄλλο ἔχωσιν· ὁ δὲ ὅμηρος ἀείδει αὐτοῖς τὰ ἔπεα τάδε, ἃ καλεῖται κάμινος·

Εἰ μὲν δώσετε μισθὸν, ἀείσω ὦ κεραμῆες·
δεῦρ' ἄγ' ἀθηναίη, καὶ ὑπείρεχε χεῖρα καμίνου·
εὖ δὲ μελανθεῖεν κότυλοι, καὶ πάντα μάλ' ἱρά·
φρυχθῆναί τε καλῶς, καὶ τιμῆς ὤνιον ἄρεσθαι·
πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δ' ἀγυιαῖς,
πολλὰ δὲ κερδῆναι· ἡμῖν δὲ δὴ ὥς σφι νοῆσαι·
ἢν δ' ἐπ' ἀναιδείην τρεφθέντες ψεύδη ἄρησθε,
συγκαλέω δ' ἤπειτα καμίνῳ δηλητῆρας·
σύντριβ' ὁμῶς μάραγόν τε, καὶ ἄσβεστον, ἠδὲ σαβάκτην
ὠμόδαμόν θ' ὃς τῇδε τέχνῃ πολλὰ κακὰ πορίζει·
πεῖθε πυραίθουσαν καὶ δώματα, σὺν δὲ κάμινος

πᾶσα κυκηθείη κεραμέων μέγα κωκυσάντων·
ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος·
πάντ' ἔντοσθ' αὐτῆς κεραμήϊα λεπτὰ ποιοῦσα·
δεῦρο, καὶ ἠελίου θυγάτηρ πολυφάρμακε κίρκη·
ἄγρια φάρμακα βάλλε, κάκου δ' αὐτούς τε, καὶ ἔργα·
δεῦρο δὲ καὶ χείρων ἀγέτω πολέας κενταύρους
οἵθ' ἡρακλέους χεῖρας φύγον, οἵτ' ἀπόλοντο·
τύπτοιεν τά δε ἔργα κακῶς, τύπτοι δὲ κάμινον·
αὐτοὶ δ' οἰμώζοντες ὁρῴατο ἔργα πονηρά·
γηθήσω δ' ὁρόων αὐτῶν κακοδαίμονα τέχνην.
ὃ δ' ἔχ' ὑπερκύψῃ περὶ ταῦτα πᾶν τὸ πρόσωπον
φλεχθείη· ὡς πάντες ἐπίστωντ' αἴσιμα ῥέζειν·

Γ αραχειμάζων δὲ ἐν τῇ σάμῳ ταῖς νουμηνίαις προσπορευόμενος πρὸς τὰς οἰκίας τὰς εὐδαιμονεστάτας· ἐλάμβανέ τι ἀείδων τὰ ἔπεα τάδε, ἃ καλεῖται εἰρεσιώνη· ὡδήγουν δὲ αὐτὸν καὶ συμπαρῆσαν ἀεὶ τῶν παίδων τινὲς τῶν ἐγχωρίων·

Δ ῶμα προσετραπόμεσθ' ἀνδρὸς μέγα δυναμένοιο·
ὃς μέγα μὲν δύναται μέγα δὲ βρέμει ὄλβιος αἰεί·
αὐτὰρ ἀνακλίνεσθε θύραι· πλοῦτος γὰρ ἔσεισι
πολλὸς σὺν πλούτῳ δὲ καὶ εὐφροσύνη τεθαλυῖα·
εἰρήνη τ' ἀγαθὴ, ὅσα δ' ἄγγεα μεστὰ μὲν εἴη·
κυρβαίη δ' αἰεὶ κατὰ καρδόπου ἕρποι μᾶζα·
τοῦ παιδὸς δὲ γυνὴ κατὰ διφράδα βήσεται ὔμμιν·
ἡμίονοι δ' ἄξουσι κραταίποδες ἐς τόδε δῶμα·
αὐτὴ δ' ὑφαίνοι ἱστὸν ἐπ' ἠλέκτρῳ βεβαυῖα.
νεῦμαί σοι νεῦμαι ἐνιαύσιος, ὥς τε χελιδών·
ἕστηκ' ἐν προθύροισι, καὶ εἰ μέν τοι δώσεις, εἰ δὲ μή,
οὐχ' ἑστήξομεν, οὐ γὰρ συνοικήσοντες ἐνθάδ' ἤλθομεν·

Η δετο δὲ τάδε ἐν τῇ σάμῳ, ἐπὶ πολλὸν χρόνον ὑπὸ τῶν παί

δων, ὅτε ἀγείροιεν ἐν τῇ ἑορτῇ τοῦ ἀπόλλωνος. ἀρχομένου δὲ τοῦ ἔαρος, ἐπεχείρησε πλεῖν ὁ ὅμηρος ἐς τὰς ἀθήνας ἐκ τῆς σάμου· καὶ ἀναχθεὶς μετά τινων ἐγχωρίων ἀπηνέχθη εἰς τὴν ἴον, καὶ ὡρμίσθησαν οὐ κατὰ πόλιν, ἀλλ᾽ ἐπ᾽ ἀκτῆς. συνέβη δὲ τῷ ὁμήρῳ κατὰ πολύ τι ἄρξασθαι μαλακῶς ἔχειν. ἐκβὰς δὲ ἐκ τοῦ πλοίου, ἐκοιμᾶτο ἐπὶ τῆς κυματωγῆς ἀδυνάτως ἔχων. πλείους δὲ ἡμέρας ὁρμούντων αὐτῶν δι᾽ ἀπλοίην, καταβαίνοντες αἰεί τινες τῶν ἐκ τῆς πόλιος ἀπεσχόλαζον παρὰ τῷ ὁμήρῳ, καὶ ἐν θωΰματι εἶχον αὐτὸν ἀκούοντες αὐτοῦ. τῶν δὲ ναυτέων, καὶ τῶν ἐκ τῆς πόλιος τινῶν ἡμένων παρὰ τῷ ὁμήρῳ, κατέπλωσαν παῖδες ἁλιῆες ἐς τὸν τόπον, καὶ ἐκβάντες ἐκ τοῦ ἀκατίου, προσελθόντες αὐτοῖς, τάδε εἶπον· ἄγετε ὦ ξένοι ἐπακούσατε ἡμέων, ἂν ἄρα δύνησθε διαγνῶναι, ἅσσ᾽ ἂν ὑμῖν εἴπωμεν. καί τις τῶν παρεόντων ἐκέλευε λέγειν. οἱ δὲ εἶπαν· ἡμεῖς ἅσσα εἵλομεν, κατελίπομεν, ἃ δὲ μὴ εἵλομεν, φερόμεθα. οἱ δὲ φασιν μέτρῳ εἰπεῖν αὐτούς, ἅσσ᾽ ἕλομεν, λιπόμεσθα· ἃ δ᾽ οὐχ ἕλομεν, φερόμεσθα. οὐ δυναμένων δὲ τῶν παρεόντων γνῶναι τὰ ῥηθέντα, διηγήσαντο οἱ παῖδες ὅτι ἁλιεύοντες, οὐδὲν ἐδύναντο ἑλεῖν· καθήμενοι δὲ ἐν τῇ γῇ ἐφθειρίζοντο· καὶ ὅσους μὲν ἔλαβον τῶν φθειρῶν, κατέλιπον· ὅσους δὲ μὴ ἐδύναντο, ἐς οἴκους ἀπεφέροντο. ὁ δὲ ὅμηρος ἀκούσας ταῦτα, ἔλεξε τὰ ἔπεα τάδε

Τοίων γὰρ πατέρων ἐξ αἵματος ἐκγεγάατε,
οὔτε βαθυκλήρων, οὔτ᾽ ἄσπετα μῆλα νεμόντων.

Ἐκ δὲ τῆς ἀσθενείας ταύτης συνέβη τὸν ὅμηρον τελευτῆσαι ἐν ἴῳ, οὐ παρὰ τὸ μὴ γνῶναι τὸ παρὰ τῶν παίδων ῥηθὲν ὡς οἴονταί τινες, ἀλλὰ τῇ μαλακίῃ. τελευτήσας δὲ ἐν τῇ ἴῳ αὐτοῦ ἐπ᾽ ἀκτῆς ἐτάφη ὑπό τε τῶν συμπλεόν-

των καὶ τῶν πολιτέων, ὅσοι ἐν διαλογῇ ἐγένοντο αὐτῷ, καὶ τὸ ἐλεγεῖον τόδε ἐπέγραψαν ἴηται ὕστερον χρόνῳ πολλῷ, ὡς ἤδη ἥ τε ποίησις ἐξεπεπτώκει, καὶ ἐθαυμάζετο ὑπὸ πάντων, ὃ δὲ ὁμήρου ἐστίν·

Ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει,
ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον ὅμηρον.

Ὅτι δὲ ἦν αἰολεὺς ὅμηρος, καὶ οὔτε ἴων, οὔτε δωριεύς, τοῖς τε εἰρημένοις δεδήλωταί μοι, καὶ δὴ καὶ τοῖσδε τεκμαίρεσθαι παρέχει· ἄνδρα ποιητὴν τηλικοῦτον εἰκός ἐστι τῶν νομίμων τῶν παρὰ τοῖς ἀνθρώποις ποιοῦντα ἐς τὴν ποίησιν, ἤτοι τὰ κάλλιστα ἐξευρόντα ποιέειν, ἢ τὰ ἑωυτοῦ πάτρια ἐόντα· ἤδη τοίνυν τὸ ἐνθένδε αὐτοὶ τῶν ἐπέων ἀκούοντες κρινεῖτε· ἱεροποιΐην γὰρ, ἢ τὴν κρατίστην ἐξευρὼν ἐποίησεν, ἢ τῇ ἑωυτοῦ πατρίδι προσήκουσαν· λέγει γὰρ ὧδε·

Αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν·
μηρούς τ' ἐξέταμον, κατά τε κνίσῃ ἐκάλυψαν·
δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν.

Ἐν τούτοις ὑπὲρ ὀσφύος οὐδὲν εἴρηται, ᾗ ἐς τὰ ἱρὰ χρέονται· μονώτατον γὰρ τῶν ἑλλήνων τὸ αἰολικὸν ἔθνος, οὐ καίει ὀσφῦν· δηλοῖ δὲ καὶ ἐν τοῖσδε τοῖς ἔπεσιν, ὅτι αἰολεὺς ὢν τοῖς νόμοις τοῖς τούτων ἐχρῆτο·

Καῖε δ' ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ' αἴθοπα οἶνον
λεῖβε· νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσίν.

Αἰολέες γὰρ μόνοι τὰ σπλάγχνα ἐπὶ πέντε ὀβελῶν ὀπτῶσιν· οἱ δὲ ἄλλοι ἕλληνες, ἐπὶ τριῶν· καὶ γὰρ ὀνομάζουσιν οἱ αἰολεῖς τὰ πέντε, πέμπε· τὰ μὲν οὖν ὑπὲρ τῆς γενέσιος, καὶ τελευτῆς, καὶ βίου, δεδήλωταί μοι· περὶ δὲ ἡλικίης τῆς ὁμήρου, ἐκ τῶνδ' ἄν τις ἐπισκεπτόμενος ἀκριβῶς, καὶ ὀρθῶς λογίζοιτο· ἀπὸ γὰρ τῆς ἐς ἴλιον στρατείας

ἦν ἀγαμέμνων, καὶ μενέλαος ἤγειραν ἔτεσιν ὕστερον ἑκατὸν, καὶ τριάκοντα, λέσβος ᾠκίσθη κατὰ πόλεις, πρότερον ἐοῦσα ἄπολις· μετὰ δὲ λέσβον οἰκισθεῖσαν ἔτεσιν ὕστερον εἴκοσι κύμη, ἡ αἰολιῶτις, καὶ φρικῶτις καλεομένη ᾠκίσθη· μετὰ δὲ κύμην, ὀκτωκαίδεκα ἔτεσιν ὕστερον σμύρνα ὑπὸ κυμαίων κατῳκίσθη, καὶ ἐν τούτῳ γίνεται ὅμηρος· ἀφ' οὗ δὲ ὅμηρος ἐγένετο ἔτεά ἐστιν ἑξακόσια εἰκοσιδύο μέχρι τῆς ξέρξεω διαβάσεως, ἣν στρατευσάμενος ἐπὶ τοὺς ἕλληνας, καὶ ζεύξας τὸν ἑλλήσποντον διέβη ἐκ τῆς ἀσίας ἐς τὴν εὐρώπην· ἀπὸ δὲ τούτου ῥηϊδίως ἐστὶν ἀριθμῆσαι τὸν χρόνον τῷ ἐθέλοντι ζητεῖν ἐκ τῶν ἀρχόντων ἀθήνησι· τῶν δὲ τρωϊκῶν ὕστερον γέγονεν ὅμηρος ἔτεσιν ἑκατὸν ἑξηκονταοκτώ·

ΠΛΟΥΤΑΡΧΟΥ ΕΙΣ ΤΟΝ ΒΙΟΝ ΤΟΥ ΟΜΗΡΟΥ.

π Εριττὸν ἴσως δόξειέ τισι πολυπραγμονεῖν περὶ ὁμήρου ποίων τε ἦν γονέων, καὶ πόθεν, ἐπεὶ μηδ' αὐτὸς ἠξίωσεν εἰπεῖν τὰ περὶ αὑτοῦ· ἀλλ' οὕτως ἐγκρατῶς ἔσχεν, ὡς μηδ' ἢ τὴν ἀρχὴν τοῦ ὀνόματος ἐπιμνησθῆναι· ἐπεὶ δὲ ὡς πρὸς εἰσαγωγὴν τῶν ἀρχομένων παιδεύεσθαι χρήσιμος ἡ πολυπειρία, πειρασόμεθα εἰπεῖν ὅσα ἱστόρηται τοῖς πάλαι περὶ αὐτοῦ·

Ἔφορος μὲν οὖν ὁ κυμαῖος ἐν συντάγματι τῷ ἐπιγραφομένῳ ἐπιχωρίῳ κυμαῖον αὐτὸν ἀποδεικνύναι πειρώμενος, φησὶν ὅτι ἀπελλῆς, καὶ μαίων καὶ δῖος ἀδελφοὶ κυμαῖοι τὸ γένος· ὧν δῖος μὲν διὰ χρέα μετῴκησεν εἰς ἀσ

κρῆσαν κώμην τῆς βοιωτίας, κἀκεῖ γήμας τὴν πυκιμήδην, ἐγέννησεν ἡσίοδον· ἀτελλῆς δὲ τελευτήσας ἐν τῇ πατρίδι κύμῃ, κατέλιπε θυγατέρα κριθηΐδα τοὔνομα, προστησάμενος αὐτῇ τὸν ἀδελφὸν μαίονα· ὃς διακορεύσας τὴν προειρημένην, καὶ τὴν ἀπὸ τῶν πολιτῶν ἐπὶ τῷ γεγονότι δείσας κατάγνωσιν, ἔδωκεν αὐτὴν πρὸς γάμον φημίῳ σμυρναίῳ διδασκάλῳ γραμμάτων· φοιτῶσα δὲ αὐτὴ ἐπὶ τοὺς πλυνοὺς, οἳ ἦσαν παρὰ τῷ μέλητι, ἀπεκύησε τὸν ὅμηρον ἐπὶ τὸν ποταμὸν, καὶ διὰ τοῦτο μελησιγενὴς ἐκλήθη· μετωνομάσθη δὲ ὅμηρος, ἐπειδὴ τὰς ὄψεις ἐπηρώθη· οὕτω δὲ ἐκάλουν οἵ τε κυμαῖοι, καὶ οἱ ἴωνες τοὺς τὰς ὄψεις πεπηρωμένους, παρὰ τὸ δεῖσθαι τῶν ὁμηρευόντων, ὅ ἐστι τῶν ἡγουμένων· ταῦτα μὲν ἔφορος·

Ἀριστοτέλης δὲ ἐν τῷ τρίτῳ περὶ ποιητικῆς, ἐν ἴῳ φησὶ τῇ νήσῳ, καθ᾽ ὃν καιρὸν νηλεὺς ὁ κόδρου τῆς ἰωνικῆς ἀποικίας ἡγεῖτο, κόρην τινὰ τῶν ἐπιχωρίων γενομένην ὑπό τινος δαίμονος τῶν συγχορευτῶν μούσαις ἐγκύμονα, αἰδεσθεῖσαν τὸ συμβὰν διὰ τὸν ὄγκον τῆς γαστρὸς, ἐλθεῖν εἴς τι χωρίον, τὸ καλούμενον αἴγιναν· εἰς ὃ καταδραμόντας λῃστὰς ἀνδραποδίσαι τὴν προειρημένην καὶ ἀγαγόντας εἰς σμύρναν οὖσαν ὑπὸ λυδοῖς τότε τῷ βασιλεῖ τῶν λυδῶν ὄντι φίλῳ τοὔνομα μαίονι χαρίσασθαι, τὸν δὲ ἀγαπήσαντα τὴν κόρην διὰ τὸ κάλλος γῆμαι, ἣν διατρίβουσαν παρὰ τῷ μέλητι, καὶ συσχεθεῖσαν ὑπὸ τῆς ὠδῖνος, ἔτυχεν ἀποκυῆσαι τὸν ὅμηρον ἐπὶ τῷ ποταμῷ· ὃν ἀναλαβὼν ὁ μαίων, ὡς ἴδιον ἔτρεφε, τῆς κριθηΐδος μετὰ τὴν κύησιν εὐθέως τελευτησάσης· χρόνου δὲ οὐ πολλοῦ διελθόντος, καὶ αὐτὸς ἐτελεύτησε· τῶν δὲ λυδῶν καταπονουμένων ὑπὸ τῶν αἰολέων, καὶ κρινάντων καταλιπεῖν τὴν σμύρναν, καὶ κηρυξάντων τῶν ἡγεμόνων τὸν βουλόμε-

τον ἀκολουθεῖν, ἐξιέναι τῆς πόλεως, ἔτι νήπιος ὢν ὁ μη ροσέφη καὶ αὐτὸς βούλεσθαι ὁμηρεῖν. ὅθεν ἀντὶ μελη σιγενοῦς, ὅμηρος προσηγορεύθη.

Γενόμενος δὲ ἐν ἡλικίᾳ, καὶ δόξαν ἐπὶ ποιητικῇ κεκτη μένος ἤδη ἐπηρώτα τὸν θεὸν τίνων τε εἴη γονέων, καὶ πόθεν. ὁ δὲ ἀνεῖλεν οὕτως.

Ἔστιν ἴος νῆσος μητρὸς πατρὶς, ἥ σε θανόντα
δέξεται, ἀλλὰ νέων ἀνδρῶν αἴνιγμα φύλαξαι.

φέρεται, καὶ ἕτερος χρησμὸς τοιοῦτος.

Ὄλβιε, καὶ δύσδαιμον (ἔφυς γὰρ ἐπ' ἀμφοτέροισι).
πατρίδα δίζεαι, μητρὸς δέ τοι, οὐ πατρός ἐστι
μητρόπολις ἐν νήσῳ ἀπὸ κρήτης εὐρείης.
μίνωος γαίης οὔτε σχεδὸν, οὔτ' ἀπὸ τηλοῦ.
ἐν τῇ, σὴ μοῖρ' ἐστι τελευτῆσαι βιότοιο.
εὖτ' ἂν ἀπὸ γλώσσης παίδων μὴ γνῷς ἐπακούσας
δυσξύνετον σκολιοῖσι λόγοις εἰρημένον ὕμνον.
δοιὰς γὰρ ζωῆς μοίρας λάχες, ἣν μὲν ἀμαυρὰν
ἠελίδων ὄλων, ἣν δ' ἀθανάτοις ἰσόμοιρον
καὶ ζῶν, καὶ φθίμενος, φθίμενος δ' ἔτι πολλὸν ἀγήρως.

Μετ' οὐ πολὺν χρόνον πλέων εἰς ἰήτας ἐπὶ τὰ κρόνια, ἀγὼν δὲ οὗτος ἄγεται παρ' αὐτοῖς μουσικὸς,) ἦλθεν εἰς ἴον ἔν θα ἐπὶ πέτρας καθεζόμενος, ἐθεάσατο ἁλιεῖς προσπλέ οντας, ὧν ἐπυνθάνετο εἴ τι ἔχοιεν οἱ δὲ, ἐπὶ τῷ θηρᾶ σαι μὲν μηδὲν, φθειρίζεσθαι δὲ διὰ τὴν ἀπορίαν τῆς θή ρας, οὕτως ἀπεκρίναντο.

Ὅσ' ἕλομεν, λιπόμεσθα, ὅσ' οὐκ ἕλομεν, φερόμεσθα. αἰ νιττόμενοι ὡς ἄρα οὓς μὲν ἔλαβον τῶν φθειρῶν, ἀποκτεί ναντες, κατέλιπον οὓς δ' οὐκ ἔλαβον, ἐν τῇ ἐσθῆτι φέ ροιεν. ὅπερ οὐ δυνηθεὶς συμβαλεῖν ὁ μηρος διὰ τὴν ἀθυ μίαν ἐτελεύτησε, θάψαντες δὲ αὐτὸν οἱ ἰῆται μεγαλο

πρεπῶς, τοιόνδε ἐπέγραψαν αὐτῷ τῷ τάφῳ,

Ἐνθάδε τὴν ἱερὰν κεφαλὴν κατὰ γαῖα καλύπτει,
ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον ὅμηρον·

Εἰσὶ δὲ οἳ καὶ κολοφώνιον αὐτὸν ἀποδεικνύουσι, μεγίστῳ τεκμηρίῳ χρώμενοι, πρὸς ἀπόδειξιν τῷ ἐπὶ τοῦ ἀνδριάντος ἐπιγεγραμμένῳ ἐλεγείῳ, ἔχει δὲ οὕτως·

Υἱὲ μέλητος ὅμηρε· σὺ γὰρ κλέος ἑλλάδι πάσῃ,
καὶ κολοφῶνι πάτρῃ θῆκας ἐς ἀΐδιον
καὶ τάσδ᾽ ἀντιθέῳ ψυχῇ γεννήσαο κούρας
δισσὰς ἡμιθέων γραψάμενος σελίδας·
ὑμνεῖ δ᾽ ἡ μὲν νόστον ὀδυσσῆος πολύπλαγκτον,
ἡ δὲ τὸν ἰλιακὸν δαρδανιδῶν πόλεμον·

Ἄξιον δὲ μὴ δὲ τὸ ὑπὸ τοῦ ἀντιπάτρου γραφὲν, ἐπίγραμμα παραλιπεῖν, ἔχον οὐκ ἀσμένως· ἔχει δὲ οὕτως·

Οἱ μέν σευ κολοφῶνα τιθηνήτειραν ὅμηρε·
οἱ δὲ, καλὰν σμύρναν, οἱ δ᾽ ἐνέπουσι χίον·
οἱ δ᾽ ἴον, οἱ δ᾽ ἐβόασαν εὔκλαρον σαλαμῖνα·
οἱ δέ νυ τὰν λαπιθᾶν ματέρα θεσσαλίαν·
ἄλλοι δ᾽ ἄλλο μέλαθρον ἀνίαχον· εἰ δέ με φοίβου
χρὴ λέξαι πινυτὰν ἀμφαδὰ μαντοσύνην,
πάτρη τοι τελέθει μέγας οὐρανὸς, ἐκ δὲ γυναικὸς
οὐ θνατᾶς, μητρὸς δ᾽ ἔπλεο καλλιόπας·

Γενέσθαι δὲ αὐτόν φασι τοῖς χρόνοις, οἱ μὲν κατὰ τὸν τρωϊκὸν πόλεμον, οὗ καὶ αὐτόπτην γενέσθαι· οἱ δὲ μετὰ ἑκατὸν ἔτη τοῦ πολέμου· ἄλλοι δὲ μετὰ πεντήκοντα, καὶ ἑκατόν. ἔγραψε δὲ ποιήματα δύο, ἰλιάδα, καὶ ὀδύσσειαν. ὡς δέ τινες οὐκ ἀληθῶς λέγοντες, γυμνασίας καὶ παιδιᾶς ἕνεκα, καὶ βατραχομυομαχίαν προσθεὶς, καὶ μαργίτην· τοῦ δὲ τρωϊκοῦ πολέμου καθ᾽ ὅμηρόν τινές φασιν ἀρχὴν εἶναι τὴν τῶν θεῶν κρίσιν, ἥρας, καὶ ἀθηνᾶς, καὶ ἀφροδίτης πε-

ρὶ κάλλους ὑπ' ἀλεξάνδρου γενομένην, λέγειν δὲ τὸν ποιητήν·

Ὃς νείκεσσε θεάς, ὅτε οἱ μέσαυλον ἵκοντο·
τὴν δ' ᾔνησ' ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν·

Ἀλλ' ὡς οὐ πρέπον ὑπολαμβάνειν θεοὺς ὑπὸ ἀνθρώπων κρίνεσθαι, οὔτε ὑπὸ ὁμήρου δι' ἄλλων παρίσταται τοῦτο· ὅθεν εὐλόγως ἠθέτηνται οἱ προκείμενοι στίχοι· ἄμεινον οὖν λέγειν ὅτι ἀλέξανδρος ὁ πριάμου, τοῦ ἐπιθυμήσας ἑλληνικοῦ βίου μαθεῖν ἀγωγὴν ἔπλευσεν εἰς σπάρτην· καὶ ἐπιξενωθεὶς ἑλένῃ μενελάου κατὰ τὸν οἶκον οὐκ ὄντος, ἀνέπεισεν αὐτὴν ἀκολουθεῖν· ἐλθὼν δὲ εἰς τὴν κραναὴν καλουμένην νῆσον ἐμίγη πρῶτον τῇ γυναικί· κἀκεῖθεν πλεύσας διὰ σιδῶνος, καὶ φοινίκης, ἧκεν εἰς ἴλιον. ἐπιγνόντες δὲ οἱ περὶ ἀγαμέμνονα, καὶ μενέλαον τὸ πεπραγμένον, στρατιὰν ἤθροισαν ἐν αὐλίδι πόλει τῆς βοιωτίας, ἔνθα καὶ θυόντων αὐτῶν, δράκων ἐπὶ τὸ πλησίον ἀνελθὼν δένδρον, στρουθοὺς νεοσσοὺς ὀκτὼ διέφθειρεν· οἷς ἡ μήτηρ ἐννάτη συγκατείλεκτο· ἐμήνυε δὲ τὸ σημεῖον, ὅτι ἐννέα ἔτη πολεμήσαντες ἕλληνες, τῷ δεκάτῳ αἱροῦσι τὴν ἴλιον·

Ἡνίκα δὲ πλεύσαντες, ἐπέβησαν τῆς τροίας, μετὰ πρώτην συμβολήν, καθ' ἣν ἀνῃρέθη πρωτεσίλαος, μενέλαόν τε καὶ ὀδυσσέα πρέσβεις ἀπέστειλαν τὴν ἑλένην ἀπαιτοῦντας· τῶν δὲ τρώων ἀντειπόντων, πάλιν συμβολὴν ἐποιοῦντο πολέμου· καὶ ἐπικρατήσαντες, τοὺς μὲν, εἴασαν παρεδρεύειν τῇ πόλει, οἱ δὲ στρατηγοῦντος ἀχιλλέως, τὰς περικειμένας πόλεις ἐπόρθουν· συμμαχίας ἀφαιρούμενοι τοὺς τρῶας· ἐξ ὧν μίαν ἑλόντες χρύσαν, γέρας ἔδοσαν ἀγαμέμνονι χρυσηΐδα χρύσου ἱερέως ἀπόλλωνος θυγατέρα· ὁ δ' ἐλθὼν ἐπὶ τὸν ναύσταθμον, ἵνα λυτρώσηται τὴν παῖδα, καὶ ὑβρισθεὶς ὑπὸ ἀγαμέμνονος, ηὔξατο τῷ

ἀπόλλωνι, κολάσαι τοὺς ἕλληνας· ἐπακούσαντος δὲ τῆς εὐχῆς ὁ θεὸς λοιμὸν ἔπεμψεν αὐτοῖς· καὶ τότ᾽ ἀχιλλέως παραινέσαντος ἀποδοῦναι τὴν χρυσηΐδα, ἀγαμέμνων ὀργισθεὶς ἠπείλησεν ἀφαιρήσεσθαι τὸ ἀχιλλέως γέρας βρισηΐδα. ὁ δὲ τὴν μητέρα θέτιν ἔπεισεν αἰτήσασθαι παρὰ τοῦ διὸς ἧτταν ἑλλήνων. οὗ γενομένου, πάτροκλος προσβαλεὶς ὑπὸ νέστορος, ἱκέτευσεν ἀχιλλέα δοῦναι καὶ ἐπ᾽ ὀλίγον τὴν πανοπλίαν αὐτῷ, ἵνα τοὺς τρῶας τῶν νεῶν ἀπώσηται. ἐξελθὼν οὖν ὁ πάτροκλος, καὶ γενναίως ἀριστεύσας, μετ᾽ οὐ πολὺ ἀνῃρέθη. χαλεπήνας δὲ ὁ ἀχιλλεὺς, ἐπαύσατο μὲν τῆς πρὸς ἀγαμέμνονα ἔχθρας· λαβὼν δὲ ἡφαιστότευκτον πανοπλίαν, ἄλλους τε πολλοὺς καὶ τελευταῖον ἀνεῖλεν ἕκτορα. ἡ μὲν οὖν τάξις τῶν πραγμάτων ἐστὶν αὕτη. ὁ δὲ ποιητὴς ἀπὸ τοῦ ἐνάτου ἔτους ἤρξατο, ἐπεὶ τὰ πρὸ τῆς ἀχιλλέως μήνιδος ἦν ἀτονώτερα, καὶ πράξεις οὐκ ἔχοντα, μακρὰς δὲ ἐπ᾽ ἀλλήλους· συμμαχοῦντος γὰρ ἕλλησιν ἀχιλλέως οὐδέποτε τρῶες πρὸ πυλάων δαρδανιάων οἴχεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος· θαρσήσαντες τούτου ἀποστάντος, προῆλθον· καὶ τῆς μάχης ἴσης γενομένης, πολυπρόσωποί τε, καὶ συνεχεῖς τῶν ἡρώων ἀριστεῖαι κατέστησαν·

Ὅμηρον τὸν ποιητὴν, χρόνῳ μὲν τῶν πλείστων, δυνάμει δὲ πάντων πρῶτον γενόμενον, εἰκότως ἀναγινώσκομεν πρῶτον ὠφελούμενοι τὰ μέγιστα, ἔς τε τὴν φωνὴν, καὶ τὴν διάνοιαν, καὶ τὴν τῶν πραγμάτων πολυπειρίαν· λέγωμεν δὲ περὶ τῆς τούτου ποιήσεως πρότερον μνησθέντες διὰ βραχέων τοῦ γένους αὐτοῦ·

Ὅμηρον τοίνυν πίνδαρος μὲν ἔφη χῖόν τε, καὶ σμυρναῖον γενέσθαι· Σιμωνίδης δὲ χῖον· ἀντίμαχος δὲ καὶ νίκανδρος, κολοφώνιον· ἀριστοτέλης δὲ ὁ φιλόσοφος, ἰήτην·

ἔφορος δὲ ὁ ἱστορικὸς κυμαῖον· οὐκ ὤκνησαν δέ τινες σαλαμίνιον αὐτὸν εἰπεῖν ἀπὸ κύπρου· τινὲς δὲ ἀργεῖον· ἀρίσταρχος δὲ, καὶ διονύσιος ὁ θρᾷξ ἀθηναῖον· υἱὸς δὲ ὑπ᾽ ἐνίων λέγεται μαίονος, καὶ κριθηΐδος, ὑπὸ δέ τινων μέλητος τοῦ ποταμοῦ·

Ὥσπερ δὲ τὰ τοῦ γένους αὐτοῦ διαπορεῖται, οὕτω καὶ τὰ περὶ τῶν χρόνων, καθ᾽ οὓς ἐγένετο· καὶ οἱ μὲν περὶ ἀρίσταρχόν φασιν αὐτὸν γενέσθαι κατὰ τὴν ἰώνων ἀποικίαν, ἥτις ὑστερεῖ τῆς τῶν ἡρακλειδῶν καθόδου, ἔτεσιν ἑξήκοντα· τὰ δὲ περὶ τοὺς ἡρακλείδας λέγεται τῶν τρωϊκῶν ἔτεσιν ὀγδοήκοντα· οἱ δὲ περὶ κράτητα, καὶ πρὸ τῆς τῆς ἡρακλειδῶν καθόδου λέγουσιν αὐτὸν γενέσθαι· ὡς οὐδὲ ὅλα ἔτη ὀγδοήκοντα ἀπέχειν τῶν τρωϊκῶν· ἀλλὰ παρὰ τοῖς πλείστοις πεπίστευται μετὰ ἔτη ἑκατὸν τῶν τρωϊκῶν γεγονέναι, οὐ πολὺ πρὸ τῆς θέσεως τῶν ὀλυμπίων, ἀφ᾽ ἧς ὁ κατὰ ὀλυμπιάδα χρόνος ἀριθμεῖται·

Ἔστι δὲ αὐτοῦ ποιήσεις δύο ἰλιὰς, καὶ ὀδύσσεια· διῃρημένη ἑκατέρα εἰς τὸν ἀριθμὸν τῶν στοιχείων, οὐχ ὑπὸ τοῦ αὐτοῦ ποιητοῦ, ἀλλ᾽ ὑπὸ τῶν γραμματικῶν, τῶν περὶ ἀρίσταρχον, ὧν ἡ μὲν ἰλιὰς, ἔχει τὰς ἐν ἰλίῳ πράξεις ἑλλήνων τε, καὶ βαρβάρων διὰ τὴν ἑλένης ἁρπαγήν, καὶ μάλιστα τὴν ἀχιλλέως ἐν τῷ πολέμῳ τούτῳ διαδειχθεῖσαν ἀλκήν· ἡ δὲ ὀδύσσεια τὴν ὀδυσσέως ἀνακομιδὴν εἰς τὴν πατρίδα ἀπὸ τοῦ τρωϊκοῦ πολέμου, καὶ ὅσα πλανώμενος ἐν τῷ νόστῳ ὑπέμεινε· καὶ ὅπως τοὺς ἐπιβουλεύοντας τῷ οἴκῳ αὐτοῦ ἐτιμωρήσατο· ἐξ ὧν δῆλός ἐστι παριστὰς διὰ μὲν τῆς ἰλιάδος, ἀνδρείαν σώματος· διὰ δὲ τῆς ὀδυσσείας, ψυχῆς γενναιότητα·

Ἔτι δὲ μὴ μόνον ἀρετὰς, ἀλλὰ καὶ κακίας ψυχῆς ἐν ταῖς ποιήσεσι παρίστησι, λύπας τε, καὶ χαρὰς, καὶ φόβους, καὶ

ἐπιθυμίας, οὐ χρὴ αἰτιᾶσθαι τὸν ποιητὴν, παρόντα μιμεῖσθαι οὐ μόνον τὰ χρηστὰ ἤθη, ἀλλὰ καὶ τὰ φαῦλα· ἄνευ γὰρ τούτων παράδοξοι πράξεις οὐ συνίστανται· ὧν ἀκούοντα ἔνεστιν αἱρεῖσθαι τὰ βελτίω. πεποίηκε δὲ τοὺς θεοὺς καὶ τοῖς ἀνθρώποις ὁμιλοῦντας, οὐ μόνον ψυχαγωγίας καὶ ἐκπλήξεως χάριν, ἀλλ' ἵνα καὶ ἐν τούτῳ παραστήσῃ, ὅτι κήδονται, καὶ οὐκ ἀμελοῦσι τῶν ἀνθρώπων οἱ θεοί.

Καὶ τὸ μὲν ὅλον παρ' αὐτῷ διήγησις τῶν πραγμάτων παράδοξος, καὶ μυθώδης κατεσκεύασται, ὑπὲρ τοῦ πληροῦν ἀγωνίας, καὶ θαύματος τοὺς ἐντυγχάνοντας, καὶ ἐκπληκτικὴν τὴν ἀκρόασιν καθιστάναι· ὅθεν δοκεῖ τινα παρὰ τὸ εἰκὸς εἰρηκέναι· καὶ γὰρ ἀεὶ τὸ πιθανὸν ἕπεται, ἐν ᾧ τὸ παράδοξον, καὶ ἐπηρμένον πρόκειται· διὸ καὶ οὐ μόνον τὰ πράγματα μετεωρίζει, καὶ ἐκφεύγει τῆς συνηθείας, ἀλλὰ καὶ τοὺς λόγους. ὅτι δὲ ἀεὶ τὰ καινὰ καὶ ἔξω τοῦ προχείρου θαυμάζεται, καὶ τὸν ἀκροατὴν ἐπάγεται, παντὶ δῆλον· πλὴν καὶ ἐν τοῖς μυθώδεσι τούτοις λόγοις εἴ τις μὴ παρέργως, ἀλλ' ἀκριβῶς ἕκαστα τῶν εἰρημένων ἐπιλέγοιτο, φανεῖται πάσης λογικῆς ἐπιστήμης, καὶ τέχνης ἐντὸς γενόμενος, καὶ πολλὰς ἀφορμὰς καὶ οἱονεὶ σπέρματα καὶ λόγων καὶ πράξεων παντοδαπῶν τοῖς μετ' αὐτὸν παρεσχόμενος· καὶ οὐ τοῖς ποιηταῖς μόνον, ἀλλὰ καὶ τοῖς πεζῶν λόγων συνθέταις, ἱστορικῶν τε, καὶ θεωρηματικῶν. ἴδωμεν γὰρ πρότερον τὴν τῆς λέξεως αὐτοῦ πολυφωνίαν, ἔπειτα καὶ τὴν ἐν τῇ πραγματείᾳ πολυμάθειαν. πᾶσα μὲν οὖν ποίησις, τάξει τινὶ τῶν λέξεων συντιθεμένων, ῥυθμῷ καὶ μέτρῳ περαίνεται, ἐπεὶ τὸ λεῖον καὶ εὐεπὲς σεμνὸν ἅμα, καὶ ἡδὺ γενόμενον, διὰ τοῦ τέρπειν εἰς τὸ προσέχειν ἐπάγεται· ὅθεν συμβαίνει κατὰ τὸ αὐτὸ μὴ μόνον τοῖς ἐκπλήττουσι, καὶ θεά

γοῦσι τέρπεσθαι, ἀλλὰ καὶ τοῖς πρὸς ἀρετὴν ὠφελοῦσι πείθεσθαι ῥᾳδίως.

Τὰ δὲ ὁμήρου ἔπη τὸ τελειότατον ἔχει μέτρον, τουτέστι τὸ ἑξάμετρον, ὃ καὶ ἡρῷον καλεῖται. ἑξάμετρον μὲν, ὅτι εἷς ἕκαστος στίχος ἔχει πόδας ἕξ· ὧν ὁ μέν ἐστιν ἐκ δύο συλλαβῶν μακρῶν σπονδεῖος καλούμενος· ὁ δὲ, ἐκ τριῶν, μιᾶς μὲν μακρᾶς, δύο δὲ βραχειῶν, ὃς λέγεται δάκτυλος· καὶ εἰσὶν ἀλλήλοις ἰσόχρονοι· αἱ γὰρ δύο βραχεῖαι μιᾶς μακρᾶς χρόνον ἐπέχουσιν· οὗτοι δὲ παρ' ἀλλήλοις συντιθέμενοι, πληροῦσι τὸ ἑξάμετρον ἔπος· ἡρῷον δὲ λέγεται ὅτι διὰ τούτου τὰς τῶν ἡρώων πράξεις διηγεῖται.

Λέξει δὲ ποικίλῃ κεχρημένος, τοὺς ἀπὸ πάσης διαλέκτου τῶν ἑλλήνων χαρακτῆρας ἐγκατέμιξεν· ἐξ ὧν δῆλός ἐστι πᾶσαν μὲν ἑλλάδα ἐπελθὼν, καὶ πᾶν ἔθνος.

Καὶ δωριέων μὲν τῇ συνηθείᾳ τῆς βραχυλογίας ἐλλείψει κέχρηται· τὸ δῶμα λέγων δῶ· αἶψα δέ οἱ δῶ ἀφνειὸν πέλεται, καὶ τὸ ὅτι, ὅ, ὅ μοι αἰετὸς ἔκτανε χῆνας. καὶ τὸ ὀπίσω, ἄψ, μεταβαλὼν τὸ μὲν ο εἰς τὸ α, τὸ δὲ π, καὶ τὸ σ εἰς τὸ συγγενὲς αὐτοῖς· καὶ τὸ ἄλλοτε ἄλλο· ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ, καὶ τὰ τοιαῦτα. ὁμοίως δὲ καὶ τὰ μέσα συντέμνων λέγει· τοὺς ὁμότριχας, καὶ ὁμοετεῖς ὄτριχας, καὶ οἰετέας· καὶ τὸν ὁμοπάτριον, ὀπάτριον, καὶ τὸ προέμεν, πρεῖν· καὶ τὸ τιμῶ, τίω. τῶν αὐτῶν δέ ἐστι καὶ τὸ ὑπερβιβάζειν τὰ στοιχεῖα· ὡς ἐν τῷ κάρτιστοι, ἀντὶ τοῦ κράτιστοι.

Αἰολέων δὲ χρῆται ἐν τοῖς συνθέτοις τῇ συγκοπῇ. καδδραθέτην λέγων, ἀντὶ τοῦ κατεδραθέτην, καὶ ὑββάλλειν ἀντὶ τοῦ ὑποβάλλειν· καὶ ἐπὶ τοῦ παρατατικοῦ χρόνου, τὰ τρίτα πρόσωπα λήγοντα παρὰ τοῖς ἄλλοις εἰς τὴν ει δίφθογγον διὰ τοῦ η παρὰ τοῖς αἰολεῦσιν ἐκφέρεται, ὡς ἐν τῷ ἐφί

λη, ἐνόη. οὕτω δὲ καὶ ὅμηρος ἐποίησεν. δίδη μόχθοις λύγοισιν, ἀντὶ τοῦ ἔδει, ὅ ἐστιν ἐδέσμει. καὶ τὰς μὲν ἄρ' οὔτ' ἀνέμων διάη μένος ὑγρὸν ἀέντων. καὶ τὸ ἐναλλάσσειν τὸ σ εἰς τὸ δ, ὡς ἐν τῷ λέγειν ὀδμὴ, καὶ ἴδμεν, καὶ τὸ πλεονάζειν ἔν τισιν, ὡς τὸ εὔκηλος ἀντὶ τοῦ ἕκηλος. καὶ αὐτὰρ ἀντὶ τοῦ ἀτάρ. καὶ κεκλήγοντες, ἀντὶ τοῦ κεκληγότες, καὶ τὸ προστιθέναι τῷ δευτέρῳ προσώπῳ τῶν ῥημάτων, τὸ θα, ὡς τὸ ἔφησθα, καὶ εἴπησθα. τὸν δὲ διπλασιασμὸν τῶν συμφώνων, οἱ μὲν δωριεῦσιν, οἱ δὲ αἰολοῦσι προσνέμουσιν. οἷόν ἐστιν ἔλλαβε πορφύρεος θάνατος, καὶ ὁππότερος τάδε ἔργα.

Ἰώνων δὲ ἴδιον ἔχει τὸ ἀφαιρέσει χρῆσθαι ἐν τοῖς παρῳχηκόσι χρόνοις τῶν ῥημάτων ὡς τὸ βῆ, καὶ τὸ δῶκεν. ἔθος γὰρ ἔχουσι καὶ ἐπὶ τῶν παρῳχημένων χρόνων ἀπὸ τῶν αὐτῶν στοιχείων ἄρχεσθαι, ἀφ' ὧν ἐστι καὶ ὁ ἐνεστώς. καὶ τὸ ὑφαιρεῖν τὸ ε ἐν τῷ ἱρὸν, καὶ ἴρηξ. καὶ τὸ προστιθέναι τοῖς τρίτοις προσώποις, τῶν ὑποτακτικῶν τὸ σι. οἷόν ἐστι τὸ ἔλθῃσι καὶ τὸ λάβῃσι, καὶ ταῖς δοτικαῖς, θύρῃσιν, ὕλῃσι. καὶ τὸ λέγειν οὔνομα, καὶ νοῦσον τὸ ὄνομα, καὶ τὴν νόσον. καὶ κεινὸν καὶ μεῖλαν ἀντὶ τοῦ κενὸν, καὶ μέλαν, τὸ μεταβάλλειν τὸ α ἐπειδὰν ἐκτείνηται εἰς τὸ η, ὡς τὸ ἥρη. ἀθήνη. ἔστι δ' ὅτε ἐκ τοῦ ἐναντίου, τὸ η εἰς τὸ α. ὡς τὸ λελασμένος, ἀντὶ τοῦ λελησμένος. καὶ τὸ διαιρεῖν τὰ περισπώμενα ῥήματα, φρονέων, καὶ νοέων. καὶ τὰς γενικὰς τὰς εἰς ους ληγούσας. ὡς τὸ διομήδεος, σαπφόος. καὶ τὰς περισπωμένας γενικὰς τῶν πληθυντικῶν. ὡς τὸ πηλέων, περσέων. καὶ τῶν οὐδετέρων τὰς πληθυντικὰς εὐθείας τὰς εἰς τὸ η ληγούσας, ὡς τὸ στήθεα, μέλεα. καὶ τὰς γενικὰς αὐτῶν ὁμοίως, ἰδίως δὲ λέγουσι, καὶ τὸ τετράφαται καὶ τὰ τοιαῦτα.

Μάλιστα δὲ τῇ ἀτθίδι διαλέκτῳ κέχρηται. καὶ γὰρ ἐπίμικτος ἦν. καὶ ἐπεὶ λέγεται παρὰ τοῖς ἀττικοῖς λεὼς ὁ λαὸς

κατὰ ταύτην τὴν συνήθειαν ἐστὶ παρ' αὐτῷ ὁ πηνέλεως, καὶ τὸ χρέως· ἔστι δὲ αὐτοῖς σύνηθες καὶ τὸ συναλείφειν ἐνίοτε, καὶ ἀντὶ δύο ποιεῖν μίαν συλλαβήν· τὸ ἔπος τοῦ ποῦ· τὸ ἱμάτιον θοἰμάτιον· οἷς ἐστιν ὅμοιον, τρῶες δὲ προὔτυψαν ἀολλέες· καὶ πεδία λωτοῦντα, ἀντὶ τοῦ λωτόεντα· καὶ τὸ ὑφαιρεῖν τὸ η τῶν εὐκτικῶν τῶν τοιούτων· δοκοίης, δοκοῖς· τιμώης, τιμῷς. ἔστιν ἀττικὸν ᾧ ἀκολούθως εἴρηται· ἄλλοι δὲ διακριθῆτε τάχιστα. ὁμοίως δὲ καὶ τοῦτο ἀττικόν· οἱ πλέονες κακίους· παῦροι δέ τε πατρὸς ἀρείους· ὃ λέγομεν κακίονες, καὶ ἀρείονες· καὶ τὰς αἰτιατικὰς τῶν τοιούτων μὴ διαιρεῖν· τοὺς βοῦς· τοὺς ἰχθῦς· βοῦς περιτεμνομένους· καὶ ἰχθῦς, ὄρνιθάς τε· κἀκεῖνο δὲ εἴρηται ἀττικῶς, οὐδέ τε μιν σθένει ῥήγνυσι ῥέοντες, ὡς ζεύγνυσιν, ὄμνυσι· καὶ τὸ ἐξαιρεῖν τὰ βραχέα τῶν ἀττικῶν· λούεται, λοῦται· οἴομαι, οἶμαι, οὕτως οὖν καὶ τὸ λῦτο ἀντὶ τοῦ ἐλύετο. τῶν αὐτῶν ἐστι καὶ τὸ ἑώρων, καὶ ἐωνησάμην, ἐκ περισσοῦ προστιθέντων τὸ ε· ὅθεν ἐστὶ καὶ τὸ ἐωνοχόει· καὶ τὸ συναιρεῖν τὸ ι ἐπὶ τῶν τοιούτων· ἠϊόνες· νηρηΐδες· οὕτω καὶ τὸ σφῷ δὲ μάλ' ἠθέλετον· καὶ ἐπὶ τῆς εἰς ι καθαρὸν ληγούσης δοτικῆς παρατελευτῶντος τοῦ ᾱ· κέραϊ· γέραϊ· σέλαϊ. ἔστι δὲ καὶ τοῦτο ἀττικὸν τὸ λέγειν ἔστων, καὶ ἑπέσθων, ἀντὶ τοῦ ἔστωσαν, καὶ ἑπέσθωσαν. ἔστι δὲ καὶ ἡ τῶν εὐκτικῶν χρῆσις ἀντὶ τῶν παρεληλυθότων τῶν ὁριστικῶν τῆς αὐτῆς συνηθείας· ᾗ καὶ ὅμηρος χρῆται συνεχῶς, καὶ τοῖς θηλυκοῖς ἀρσενικὰ ἄρθρα, ἢ μετοχὰς, ἢ ἐπίθετα συντάσσειν, ὡς τὼ χεῖρε, τὼ γυναῖκε· καὶ παρὰ πλάτωνι δὲ ἄγοντε, καὶ φέροντε· καὶ ἡ σοφὸς γυνή· καὶ ἡ δίκαιος. οὕτως οὖν καὶ ὅμηρος ἐπὶ ἥρας, καὶ ἀθηνᾶς ἔφη· οὐκ ἂν ἐφ' ἡμετέρων ὀχέων πληγέντε κεραυνῷ, καὶ ἦτοι ἀθηναίη ἀκέων ἦν· καὶ κλυτὸς ἱπποδάμεια.

Καὶ περὶ τὴν σύνταξιν δὲ πολλὰ ἰδιώματα ἔχουσι τῶν διαλέκτων· ὅταν εἴπῃ ὁ ποιητής, ἀλλ᾽ ἄγ᾽ ὀΐστευσον Μενελάου κυδαλίμοιο, Ἀττικὴν δείκνυσι τὴν συνήθειαν· ὅταν δὲ εἴπῃ δέξατό οἱ σκῆπτρον· καὶ θέμιστι δὲ καλλιπαρήου δέκτο δέπας· ἐν τούτοις δωρίζει. οὕτως μὲν οὖν τὰς πάντων ἑλλήνων φωνὰς ἀθροίζων, ποικίλον ἀπεργάζεται τὸν λόγον· καὶ χρῆται ποτὲ μὲν ταῖς ξέναις, ὥσπερ εἰσὶν αἱ προειρημέναι, ποτὲ δὲ ταῖς ἀρχαίαις ὡς ὅταν λέγῃ ἄορ, καὶ σάκος· ποτὲ δὲ ταῖς κοιναῖς, καὶ συνήθεσιν, ὡς ὅταν λέγῃ ξίφος, καὶ ἀσπίδα· δῆλον καὶ θαυμάσειέ τις ὅτι καὶ κοιναὶ λέξεις παρ᾽ αὐτῷ σώζουσι τὸ σεμνὸν τοῦ λόγου. ἐπεὶ δὲ ὁ ἐγκατάσκευος λόγος φιλεῖ τὴν τοῦ συνήθους ἐξαλλαγήν, ὑφ᾽ ἧς ἐναργέστερος, ἢ σεμνότερος, ἢ πάντα περιττότερος γίνεται· καὶ ἡ μὲν τῆς λέξεως ἐκτροπὴ καλεῖται τρόπος· ἡ δὲ τῆς συνθέσεως, σχῆμα· καὶ ἔστι τὰ εἴδη τούτων, ἐν τῇ τεχνολογίᾳ ἀναγεγραμμένα, θεασώμεθα τί τούτων ὁμήρῳ παραλέλειπται· ἢ τί ἕτερον ὑπὸ τῶν μετ᾽ αὐτὸν εὕρηται, ὃ ἐκεῖνος οὐκ εἶπε πρῶτος.

Τῶν τοίνυν τρόπων ὀνοματοποιΐα, καὶ πάνυ συνήθης ἐστὶν αὐτῷ· εἰδὼς καὶ τὴν παλαιὰν ἀρχὴν τῶν ὀνομάτων, ὅτι οἱ πρῶτοι τὰ πράγματα ὀνομάσαντες, πολλὰ ἀπὸ τοῦ συμβεβηκότος προσηγόρευσαν· καὶ τὰς ἀνάρθρους φωνὰς τοῖς ἐγγραμμάτοις ἐξετύπωσαν. ὡς τὸ φυσᾶν, καὶ τὸ πρίζειν, καὶ μυκᾶσθαι, καὶ τὸ βροντᾶν, καὶ τὰ τούτοις ὅμοια. ὅθεν καὶ αὐτὸς ἐποίησέ τινα ὀνόματα οὐκ ὄντα πρότερον πρὸς τὰ σημαινόμενα τυπώσας· οἷον τὸν δοῦπον, καὶ τὸν ἄραβον, καὶ τὸν βόμβον, καὶ τὸ ῥόχθει, καὶ τὸ ἀνέβρυχε, καὶ τὸ σίζε, καὶ τὰ τοιαῦτα, ὧν οὐκ ἂν εὕροι τις εὐσημότερα· καὶ πάλιν ἄλλας τινὰς λέξεις ἐπ᾽ ἄλλων πραγμάτων κειμένας ἐπ᾽ ἄλλα μετατέθεικεν· οἷόν ἐστι καὶ τοῦτο, φλέγμα καὶ κηδὸν

φέρουσα, ὃ σημαίνει τὴν κατὰ τὸ φλέγειν ἐνέργειαν· καὶ τὸ πυρετὸν, ἀντὶ τοῦ πυρός· οἷς ὅμοιόν ἐστι καὶ τὸ χαλκοτύπους ὠτειλάς· βούλεται γὰρ εἰπεῖν τὰς ὑπὸ τοῦ χαλκοῦ τετυπωμένας· καὶ ὅλως πολλῇ τῇ καινότητι κέχρηται μετὰ πολλῆς τῆς ἐξουσίας· τὰ μὲν ἐξαλλάσσων παρὰ τὴν συνήθειαν, τὰ δὲ εὐσημότερα καθιστὰς ἕνεκα τοῦ κάλλος καὶ μέγεθος ἐμποιεῖν τοῖς λόγοις.

Πολλὴ δὲ ἐστὶν αὐτῷ καὶ ἡ τῶν ἐπιθέτων εὐπορία, ἅπερ οἰκείως, καὶ προσφυῶς τοῖς ὑποκειμένοις ἡρμοσμένα, δύναμιν ἴσην ἔχει τοῖς κυρίοις ὀνόμασιν, ὥσπερ τῶν θεῶν ἑκάστῳ ἰδίαν τινὰ προσηγορίαν προτίθησι· τὸν Δία μητίετην, καὶ ὑψιβρεμέτην, καὶ τὸν ἥλιον ὑπερίονα, καὶ τὸν ἀπόλλωνα φοῖβον καλῶν, μετὰ δὲ τὴν ὀνοματοποιΐαν ἴδωμεν καὶ τοὺς ἄλλους τρόπους.

Κατάχρησις μὲν δή ἥπερ ἀπὸ τοῦ κυρίως δηλουμένου μεταφέρει τὴν χρῆσιν, καὶ ἐφ' ἕτερον οὐκ ἔχον ὄνομα κύριον. ἔστι παρὰ τῷ ποιητῇ ὅταν λέγῃ σειρὴν χρυσείην· σειρὰ γὰρ κυρίως ἐπὶ τοῦ χοινίου τάσσεται· καὶ ὅταν εἴπῃ αἰγείην κυνέην· ἡ μὲν γὰρ περικεφαλαία κέκληται κυνέη παρ' αὐτῷ, ἐπεὶ ἐκ δέρματος κυνὸς γίνεσθαι αὐτὴν ἔθος ἦν· ἐνταῦθα δὲ καὶ τὴν ἐξ αἰγὸς δέρματος γινομένην κυνέην καλεῖ.

Μεταφορὰ δὲ ἥπερ ἐστὶν ἀπὸ τοῦ κυρίως δηλουμένου πράγματος ἐφ' ἕτερον μετενηνεγμένη, μετὰ τῆς ἀμφοῖν ἀναλόγου ὁμοιότητος· καὶ πολλή ἐστι, καὶ ποικίλη παρ' αὐτῷ· οἷόν ἐστιν· ἧκεν ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο· καὶ νῆσος τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται· ὃν γὰρ λόγον ἔχει κορυφὴ πρὸς ἄνθρωπον, τοῦτον καὶ ἡ ἀκρώρεια πρὸς τὸ ὄρος, καὶ ὃν στέφανος πρὸς τοῦτον ὃν περίκειται τὸν αὐτὸν θάλασσα πρὸς νῆσον· ἀλλὰ τὸ χρήσασθαι τοῖς ὁμοίοις ἀντὶ τῶν κυρίων ὀνόμασιν εὐειδέστερον, καὶ ἐναργέστερον ποιεῖ

τὸν

τὸν λόγον·

Εἰσὶ δὲ παρ' αὐτῷ μεταφοραὶ ποικίλαι, αἱ μὲν, ἀπὸ ἐμψύχων, ἐπὶ ἔμψυχα· οἷον φθέγξατο δ' ἡνίοχος νηὸς κυανοπρῴροιο, ἀντὶ τοῦ ναύτης· καὶ βῆ δὲ μετ' Ἀτρείδην Ἀγαμέμνονα ποιμένα λαῶν, ἀντὶ τοῦ βασιλέα· αἱ δὲ, ἀπὸ ἐμψύχων ἐπὶ ἄψυχα· οἷον ὑπαὶ πόδα νείατον Ἴδης, τὴν ὑπώρειαν· καὶ οὖθαρ ἀρούρης, τὸ γόνιμον· ἀπὸ δὲ ἀψύχων ἐπὶ ἔμψυχα, οἷον σιδήρειον νύ τοι ἦτορ, ἀντὶ τοῦ σκληρόν· ἀπὸ δὲ ἀψύχων ἐπὶ ἄψυχα, οἷον σπέρμα πυρὸς σώζων, ἀντὶ τοῦ γόνιμον ἀρχήν. ὥσπερ δὲ ὀνομάτων, οὕτω καὶ ῥημάτων εἰσὶ παρ' αὐτῷ μεταφοραί· οἷον ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω, ἀντὶ τοῦ ἠχοῦσιν·

Ἕτερος τρόπος ἐστὶν ἡ καλουμένη μετάληψις, κατὰ συνωνυμίαν σημαίνουσα πρᾶγμα διάφορον· οἷον, ἔνθεν δ' αὖ νήσοισιν ἐπιπροέηκε θοῇσι· βούλεται γὰρ σημῆναι τὰς κυρίως ὀξείας λεγομένας νήσους· ἐπεὶ συνωνυμεῖ τὸ θοὸν τῷ ὀξεῖ· ὀξὺ δὲ οὐ μόνον τὸ κατὰ κίνησιν ταχύ ἐστιν, ἀλλὰ καὶ τὸ κατὰ σχῆμα προηγούμενον εἰς λεπτότητα. τοιοῦτόν ἐστι καὶ τὸ, ἐγὼ δὲ θόωσα παραστάς·

Ἄλλος τρόπος συνεκδοχὴ λεγομένη ἀπὸ τοῦ κυρίως σημαινομένου, ἕτερόν τι τῶν ὑπὸ τὸ αὐτὸ γένος ὄντων παριστῶσα· καὶ ἔστιν ὁμοίως ὁ τρόπος οὗτος ποικίλος· ἐκδεχόμεθα γὰρ ἤτοι ἀπὸ τοῦ ὅλου τὸ μέρος· πρὸς τεῖχος εὔδμητον βόας αὔας· ἀπὸ γὰρ τῶν βοῶν τὰς βύρσας, ἐξ ὧν ἀσπίδες δηλοῦν βούλεται· ἢ ἀπὸ μέρους τὸ ὅλον οἷον· τοίην δ' αὖ κεφαλὴν ποθέω. ἀπὸ γὰρ τῆς κεφαλῆς τὸν ἄνδρα σημαίνει· καὶ ὅταν λέγῃ λευκώλενον τὴν καλὴν, καὶ εὐκνήμιδας τοὺς εὐόπλους· ἢ ἀπὸ ἑνὸς τὰ πολλὰ, ὡς ὅταν εἴπῃ ἐπὶ τοῦ Ὀδυσσέως. ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν· οὐ γὰρ μόνος, ἀλλὰ σὺν τοῖς ἄλλοις Ἕλλησι τὴν Τροίαν

ἐπόρθησεν. ἀπὸ δὲ τῶν πολλῶν, τὸ ἕν· οἷον στήθεα θ' ἱμε-
ρόεντα· τουτέστι τὸ στῆθος. ἀπὸ δὲ εἴδους, γένος· μαρμάρῳ
ὀκρυόεντι βαλών· εἶδος γὰρ λίθου ὁ μάρμαρος. ἀπὸ δὲ γέ-
νους, τὸ εἶδος· οἷον ὄρνιθας γνῶναι, καὶ ἐναίσιμα μυθήσα-
σθαι· καὶ γὰρ οὐ πάντας, ἀλλὰ τοὺς μαντικοὺς ὄρνιθας εἰπεῖν
βούλεται. ἀπὸ δὲ τῶν παρεπομένων, τὴν πρᾶξιν, οἷον πάν-
δαρος, ᾧ καὶ τόξον ἀπόλλων αὐτὸς ἔδωκεν. ἀπὸ γὰρ τοῦ
τόξου, τὴν περὶ τὸ τόξον ἐμπειρίαν δηλοῖ. καὶ, ἑζόμενοι,
λεύκαινον ὕδωρ. καὶ, οἱ δὲ πανημέριοι σεῖον ζυγόν. ἀπὸ
γὰρ τοῦ συμβαίνοντος ἐπὶ μὲν τοῦ προτέρου τὸ ἤλαυνον,
ἐπὶ δὲ τοῦ δευτέρου τὸ ἔτρεχον δηλοῖ. ἀπὸ δὲ τοῦ προηγουμέ-
νου, τὸ ἀκόλουθον. λῦσε παρθενικὴν ζώνην· ἀκόλουθεῖ γὰρ τού-
τῳ τὸ διεκόρευσεν. ἀπὸ δὲ τοῦ ἀκολούθου, τὸ προηγούμενον·
ὡς ὅταν ἐναρίζειν λέγῃ τὸ φονεύειν, ἀντὶ τοῦ σκυλεύειν.

Ἔστι δὲ καὶ ἄλλος τρόπος ἡ μετωνυμία, λέξις ἐπ' ἄλλου
κυρίως κειμένη, ἄλλο δὲ κατὰ ἀναφορὰν σημαίνουσα.
οἷόν ἐστι παρ' αὐτῷ· ἦμος ὅτ' αἰζηοὶ δημήτρα βωλο-
τομοῦσι· τὸν γὰρ πύρινον καρπὸν δηλοῖ, ἀπὸ τῆς εὑρούσης
δήμητρος ὀνομάσας. καὶ ὅταν εἴπῃ· σπλάγχνα δ' ἄρ
ἐμπείραντες, ὑπείρεχον ἡφαίστοιο· ἐν γὰρ τῷ τοῦ ἡφαίστου
ὀνόματι τὸ πῦρ λέγει. ὅμοιον δὲ ἐστι τοῖς εἰρημένοις
καὶ τοῦτο· ὅς κεν ἐμῆς γε χοίνικος ἅπτηται. λέγει γὰρ τὰ
ἐμπεριεχόμενα ἐν τῇ χοίνικι.

Ἔτι δὲ καὶ ἄλλος τρόπος ἡ ἀντωνομασία, λέξις δι' ἐπι-
θέτων, ἢ συνωνύμων, ὄνομα ἴδιον σημαίνουσα· ὡς ἐν τού-
τῳ, πηλεΐδης δ' ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν ἀτρεΐδην
προσέειπε. δηλοῖ γὰρ διὰ τούτων τόν τε ἀχιλλέα, καὶ τὸν
ἀγαμέμνονα. καὶ πάλιν θάρσει τριτογένεια φίλον τέκος.
καὶ ἐν ἄλλοις, φοῖβος ἀκερσεκόμης. τὸ μὲν, γὰρ τὴν ἀθη-
νᾶν· τὸ δὲ, τὸν ἀπόλλωνα δηλοῖ.

Ἔστι καὶ ἡ ἀντίφρασις λέξις, τὸ ἐναντίον, ἢ τὸ παρακείμενον σημαίνουσα· ὡς ἐν τούτῳ· οὐδ' ἄρα τώγε ἰδὼν γήθησεν Ἀχιλλεύς· βούλεται γὰρ εἰπεῖν τὸ ἐναντίον, ὅτι ἰδὼν αὐτοὺς ἐλυπήθη.

Ἔστι καὶ ἡ ἔμφασις, ἥπερ δι' ὑπονοίας ἐπίτασιν τοῦ λεγομένου παρίστησιν· οἷον, αὐτὰρ ὅτ' εἰς ἵππον κατεβαίνομεν ὃν κάμ' Ἐπειός· ἐν γὰρ τῷ κατεβαίνομεν, τὸ μέγεθος τοῦ ἵππου ἐμφαίνει· ὅμοιον δὲ κἀκεῖνο· πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι· καὶ γὰρ ἐν τούτῳ παρέχει μείζονα ἔμφασιν, ὡς βαπτισθέντος οὕτω τοῦ ξίφους, ὥστε θερμανθῆναι. τοιοίδε μὲν οἱ τῶν λεγομένων τρόποι, ὑπὸ Ὁμήρου πεποιημένοι.

Ἴδωμεν δὲ καὶ τὰς τῆς συντάξεως ἐκτροπάς, τὰ καλούμενα σχήματα, εἰ καὶ ταῦτα πρῶτος Ὅμηρος ὑπέδειξε. τὸ δὲ σχῆμά ἐστι λόγος ἐξηλλαγμένος τοῦ ἐν ἔθει κατά τινα πλάσιν κόσμου, ἢ χρείας χάριν. κάλλος μὲν γὰρ τοῖς λόγοις περιτίθησι διὰ τῆς ποικιλίας, καὶ μεταβολῆς τοῦ λόγου, καὶ σεμνοτέραν ἀπεργάζεται τὴν φράσιν· χρείαν δὲ εἰς τὸ ἐξᾶραι, καὶ ἐπιτεῖναι τὰς ποιότητας, καὶ δυνάμεις τῶν πραγμάτων.

Τῶν δὲ σχημάτων, τὰ μὲν κατὰ πλεονασμὸν ποιεῖ· ἐνίοτε μὲν διὰ τὸ μέτρον, ὡς ἐν τούτῳ, χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα· τὸ γὰρ πάντα μηδὲν συντελοῦν ἔγκειται· ἔστι δὲ ὅτε κόσμου χάριν· ἢ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός· τὸ γὰρ μάλα πλεονάζει κατὰ συνήθειαν ἀττικήν.

Ἄλλοτε δὲ διὰ πλειόνων λέξεων τὸ σημαινόμενον ἀποδίδωσιν, ὃ καλεῖται περίφρασις. ὡς ὅταν λέγῃ, υἷας Ἀχαιῶν τοὺς Ἀχαιούς. καὶ βίην Ἡρακλείην τὸν Ἡρακλέα, καὶ τὰ τοιαῦτα. ἢ κατὰ ἐναλλαγὴν σχηματίζει, τὴν εἰθισμένην

τάξιν ἀναστρέφων.

Καὶ ἤτοι ἐν μέσῳ λέξιν ἐντιθεὶς, ὃ καλεῖται ὑπερβατόν· ὡς ἐν τούτῳ· αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς· ἀντὶ τοῦ λέων ταῦρον κατεδηδώς· καὶ λέξιν μὲν οὕτως ὑπερβιβάζει· ἐνίοτε δὲ καὶ ὅλον λόγον, ὡς ἐν τούτῳ· ἀργεῖοι δὲ μέγ' ἴαχον· ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' ἀχαιῶν, μῦθον ἐπαινήσαντες ὀδυσσῆος θείοιο· τὸ δὲ ἑξῆς ἐστιν· ἀργεῖοι δὲ μέγ' ἴαχον μῦθον ἐπαινήσαντες ὀδυσσῆος θείοιο.

Τοῦ δ' αὐτοῦ εἴδους ἔχεται καὶ ἡ καλουμένη παρεμβολή· ὅταν ἔξωθέν τινα μηδὲν προσήκοντα τοῖς προκειμένοις ἐμβάληται· ἃ κἂν ἐξέλῃ τις, οὐδὲν τῆς συντάξεως ἀφαιρεῖ, οἷόν ἐστι· ναὶ μὰ τόδε σκῆπτρον· τὸ μὲν οὔποτε φύλλα, καὶ ὄζους, φύσει ἐπειδὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, οὐδ' ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε, καὶ τὰ ἑξῆς, ὅσα περὶ τοῦ σκήπτρου λέγει· εἶτα ἐπιφέρει τὸ ἀκόλουθον τῇ ἀρχῇ· ἦ ποτ' ἀχιλλῆος ποθὴ ἵξεται υἷας ἀχαιῶν.

Ἔστι παρ' αὐτῷ καὶ ἡ παλιλλογία, ἐπανάληψις οὖσα μέρους τινὸς λόγου, ἢ πλειόνων λέξεων ἐπαναλαμβανομένων· ὃ καὶ ἀναδίπλωσις καλεῖται· οἷόν ἐστι, τοῦ δ' ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν· εἰ πυρὶ χεῖρας ἔοικε· μένος δ' αἴθωνι σιδήρῳ· ποτὲ δὲ παρεντιθεμένων ἄλλων τινῶν, καὶ τῶν αὐτῶν πάλιν ἀναλαμβανομένων· ὡς ἐν τῷ, ἀλλ' ὁ μὲν αἰθίοπας μετεκίαθε τηλόθ' ἐόντας, αἰθίοπας τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἄλλων. ἔστι δὲ τὸ σχῆμα κίνησιν ἐμφαῖνον τοῦ λέγοντος, καὶ ἅμα κινοῦν τὸν ἀκροατήν.

Τοῦ αὐτοῦ γένους ἐστὶ καὶ ἡ ἐπαναφορὰ, ὅταν ἐν ἀρχῇ πλειόνων κώλων ταὐτὸν μόριον ἐπαναλαμβάνηται· τούτου δὲ παράδειγμα παρὰ τῷ ποιητῇ· νιρεὺς δ' αὖ σύμηθεν

ἄγε τρεῖς νῆας ἐΐσας, νιρεὺς ἀγλαΐης υἱὸς, χαρόποιό τ' ἄνακτος· νιρεὺς ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν· καὶ ἔστιν ὁμοίως τὸ σχῆμα οἰκειότατον κινήσεως, καὶ εὐεπείας·

Ἔστι παρ' αὐτῷ καὶ ἡ ἐπάνοδος· ἥπερ ἐστὶν ὅταν δύο πράγματα, καὶ ὀνόματα προτιθείς τις μή πω τοῦ νοῦ πέρας ἔχοντος, ἐπανίῃ, ἐφ' ἑκάτερον τῶν ὀνομάτων ἀποδιδοὺς τὸ τῆς διανοίας ἐλλιπὲς, ὡς ἐν ἐκείνῳ· ἄρης τε βροτολοιγὸς ἔρις τ' ἄμοτον μεμαυῖα· ἡ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα δηϊοτῆτος· ἄρης δ' ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα· ἔργον δὲ τοῦ σχήματος ποικιλία, καὶ σαφήνεια·

Ὑπάρχει δὲ ὁμοιοτέλευτον σχῆμα παρ' αὐτῷ, ἐν ᾧ τὰ κῶλα εἰς ὁμοίας τῶν ἤχων λέξεις τελευτᾷ, τὰς αὐτὰς συλλαβὰς ἐν τοῖς πέρασιν ἔχοντα, οἷόν ἐστι· χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν· καὶ ἐν ἐκείνῳ· οὔλυμπόνδ', ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ ἔμμεναι· οὔτ' ἀνέμοισι τινάσσεται, οὔτέ ποτ' ὄμβρῳ δεύεται, οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ' αἴθρη πέπταται ἀνέφελος, λευκὴ δ' ἐπιδέδρομεν αἴγλη· ὅταν δὲ εἰς ὀνόματα ὁμοίως κλινόμενα, λήγωσιν αἱ περίοδοι, ἢ τὰ κῶλα, καὶ ταῦτα εἰς πτώσεις ὁμοίας, ὁμοιόπτωτον τοῦτο ἰδίως ὀνομάζεται· οἷόν ἐστιν· ἠΰτ' ἔθνεα εἶσι μελισσάων ἁδινάων, πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων· τὰ δὲ εἰρημένα, καὶ τὰ τοιαῦτα μάλιστα προστίθησι τῷ λόγῳ χάριν καὶ ἡδονήν· δεῖγμα δὲ τῆς περὶ σύνθεσιν φιλοτεχνίας, ὅτι καὶ πολλάκις, καὶ δυσὶ σχήμασιν ἐν τοῖς αὐτοῖς ἔπεσι κέχρηται, τῇ τε ἐπαναφορᾷ· καὶ τῷ ὁμοιοτελεύτῳ, ὡς ἐν ἐκείνῳ· εὖ μέν τις δόρυ θηξάσθω· εὖ δέ τις ἀσπίδα θέσθω· εὖ δέ τις ἵπποισι δεῖπνον δότω ὠκυπόδεσσι·

Τούτων ἔχεται ἐκεῖνο τὸ σχῆμα τὸ καλούμενον πάρισον· ὃ γίνεται ἐκ δυοῖν, ἢ πλειόνων κώλων, ἴσας ἀλλήλαις τὰς

λέξεις ἐχόντων. καὶ τοῦτο δὲ πρῶτος Ὅμηρος ἐποίησεν
ἔπων, αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ' ὑποδέχθαι· καὶ
πάλιν, μηνιθμὸν μὲν ἀποῤῥίψαι, φιλότητα δ' ἑλέσθαι·
καὶ τοῦτο δὲ ὅτι πολλὴν ἔχει τῆς φράσεως κόσμον, εὔδη
λον. τὸ δὲ ὁμοίως χάριτος ἔχεται καὶ ἡ παρονομασία,
ὅταν παρὰ τὸ προκείμενον ἕτερον ὄνομα ἐμφερὲς τεθῇ
αὐθὺς κατὰ σύμμετρον διάστημα· οἷόν ἐστιν, οὐδὲ γὰρ οὐδὲ
Δρύαντος παῖς, κρατερὸς Λυκόοργος· καὶ ἐν ἄλλῳ· τῶν
ἦτοι πρόθοος θοὸς ἡγεμόνευεν. καὶ τὰ μὲν προειρημένα ἤ
τοι κατὰ πλεονασμὸν, ἢ κατά τινα ποιὰν πλάσιν σχη-
ματίζεται· ἄλλα δὲ κατὰ ἔνδειαν λέξεως· ὧν ἐστὶν ἡ κα
λουμένη ἔλλειψις, ὅταν καὶ ἄνευ τοῦ ῥηθῆναί τινα λέξιν
ἐκ τῶν προειρημένων ἡ διάνοια φαίνηται· οἷόν ἐστι, Δώ
δεκα δὲ σὺν νηυσὶ πόλεις ἀλάπαξ' ἀνθρώπων, πεζὸς
δ' ἕνδεκά φημι· λείπει γὰρ τὸ ἀλαπάξαι· νοεῖται δὲ ἐκ τῶν
προειρημένων. κἀκεῖνο δὲ λέγεται κατὰ ἔλλειψιν· εἷς οἰω
νὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης. ἐνδεῖ γὰρ τὸ ἐστί. καὶ
ὢ πόποι, ἤ μοι ἄχος μεγαλήτορος Αἰνείαο· λείπει γὰρ τὸ
πάρεστιν, ἢ συμβέβηκεν ἤτοι τοιοῦτον. τοιοῦτόν ἐστι καὶ τὸ
ἀσύνδετον· ὁπόταν ἐξαίρωνται οἱ σύνδεσμοι οἱ συνδέ
οντες τὴν φράσιν· ὅπερ οὐ μόνον τάχους, ἀλλὰ καὶ ἐμφά
σεως παθητικῆς χάριν γίνεται. οἷόν ἐστι καὶ τοῦτο· ἴομεν
ὡς ἐκέλευες ἀνὰ δρυμὰ φαίδιμ' Ὀδυσσεῦ. εὕρομεν ἐν
βήσσῃσι τετυγμένα δώματα Κίρκης. ἐν τούτοις γὰρ ὁ καὶ
σύνδεσμος ἐξῄρηται. τὸν τάχιστον τρόπον τῆς ἀπαγγε
λίας ζητοῦντος τοῦ λέγοντος. ἔστιν ἐν τοῖς σχήμασι, καὶ τὸ
καλούμενον ἀσυνάρτητον. ὃ καὶ ἀνομοίωσις καλεῖται, ἐπειδὰν
ἡ συνήθης τάξις ἀνόμοια γένηται, καὶ ἔστι ποικίλη ἕνεκα τοῦ
κόσμον, ἢ χάριν ἐμποιεῖν τοῖς λόγοις τὸ μὴ συνήθους τά
ξεως οὐ δοκούσης ἀκολουθεῖν. ἐπί τι δὲ ἴδιον ἀναφορᾶς
ἐχούσης ἀκολουθίαν.

Συμβαίνει δὲ πολλαχῶς ἐπὶ τὰ γένη τῶν ὀνομάτων ἐναλλασσομένων, οἷόν ἐστι τὸ, κλυτὸς ἱπποδάμεια, ἀντὶ τοῦ κλυτή· καὶ, θῆλυς ἐέρση, ἀντὶ τοῦ θήλεια· συνήθες γὰρ ἦν τοῖς παλαιοῖς χρῆσθαι τοῖς ἀρσενικοῖς, καὶ ἀντὶ τῶν θηλυκῶν, ὡς κρείττοσι, καὶ δυνατωτέροις· οὐκ ἀμέτρως μέντοι, οὐδ᾽ ἀλόγως· ἀλλ᾽ ὅταν δέῃ χρῆσθαι ὀνόματι ἐπιθέτῳ, ἐκτὸς ὄντι τοῦ σώματος περὶ οὗ ἐστιν ὁ λόγος· ἐκεῖνο μὲν γάρ ἐστι περὶ τὸ σῶμα· ὁ μέγας, ἡ μεγάλη· ὁ καλὸς, ἡ καλὴ, καὶ τὰ τοιαῦτα· ἐκτὸς δὲ οἷον ἔνδοξος, εὐτυχής· καὶ ἔτι ταῦτα διὰ τὸ σύνθετον ἐπαμφοτερίζει· καὶ γὰρ καθολικῶς πάντα τὰ σύνθετα κοινά ἐστιν ἑκατέρου γένους· καὶ ὅταν κοινῶς ἀρρενικῷ, καὶ θηλυκῷ ὀνόματι ἐπιφέρηται ῥῆμα, ἢ μετοχὴ, τὸ ἀρρενικὸν ἐπικρατεῖ, ὡς ἐν τούτῳ· παρθενικαί τε, καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες·

Τινὰ δὲ καὶ παρὰ τὴν τῶν διαλέκτων ἰδιότητα, ἢ τὴν τότε συνήθειαν λέγεται διαφόρως· οἷόν ἐστιν, ἔχει δὲ τεκίονας αὐτὸς μακράς· πολλάκις δὲ καὶ μέχρι χάριν, ἐναλλάσσει τὰ γένη· ὡς ἐν τούτῳ· δῶρόν τοι καὶ ἐγὼ τέκνον φίλε τοῦτο δίδωμι· τὸ μὲν γὰρ τέκνον οὐδέτερον ὄνομα ἐπήνεγκε δὲ ἀρσενικὸν τὸ φίλε, πρὸς τὸ πρόσωπον ἀποτείνας τὸν λόγον· ὅμοιόν ἐστι καὶ τὸ ἀπὸ τῆς διώνης πρὸς τὴν ἀφροδίτην εἰρημένον· τέτλαθι τέκνον ἐμὸν, καὶ ἀνάσχεο κηδομένη περ· τῆς δὲ αὐτῆς ἀναλογίας κἀκεῖνο ἔχεται· ἦλθε δ᾽ ἐπὶ ψυχὴ θηβαίου τειρεσίαο σκῆπτρον ἔχων· τὸ γὰρ ἔχων, οὐ πρὸς τὴν ψυχὴν, ἀλλὰ πρὸς τὸ γένος τοῦ σώματος· τουτέστι πρὸς τὸν τειρεσίαν ἥρμοσε· πολλάκις γὰρ οὐ πρὸς τὸν λόγον, ἀλλὰ πρὸς τὸ σημαινόμενον ποιεῖται τὴν ἀπάντησιν· ὡς ἐν τούτῳ· πᾶσιν ὠρίνθη θυμὸς, ἐκίνηθεν δὲ φάλαγγες· ἐλπόμενοι παρὰ ναῦφιν ἀμύμονα πηλείωνα· τὸ γὰρ ἐλπόμενοι οὐχ αἱ φάλαγγες, ἀλλ᾽ οἱ ἄνδρες, ἐξ ὧν αἱ

φάλαγγος συνεστῶτι·

Καὶ κατ' ἄλλον δὲ τρόπον τὰ γένη ἐξαλλάσσει· ὡς ὅταν εἴπῃ. νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη. τὸ μὲν οὔποτε ἐρωεῖ· ἐπεὶ γὰρ συνωνύμως λέγεται νεφέλη, καὶ νέφος, προειπὼν τὴν νεφέλην, ἐπήνεγκε τὸ οὐδέτερον νέφος. ὅμοια δ' ἐστὶ τούτῳ καὶ ἀκόλουθα τὰ ἔπη, τῶν δ' ὥστ' ὀρνίθων πετεηνῶν ἔθνεα πολλά, χηνῶν, ἢ γεράνων, ἢ κύκνων δουλιχοδείρων· ἔνθα, καὶ ἔνθα ποτῶνται ἀγαλλόμεναι πτερύγεσσι· προθεὶς γὰρ οὐδετέρως τὸ γενικὸν τῶν ὀρνίθων ὄνομα· εἶτα ἀρσενικῶς εἰπὼν τὰ εἰδικά· ἐπήνεγκε πάλιν οὐδετέρως τὸ κλαγγυδὸν προκαθιζόντων, ἀποδιδοὺς τὸ οἰκεῖον τῷ γενικῷ ὀνόματι τῶν ὀρνίθων· ἅμα δὲ τῷ γένει, καὶ τοὺς ἀριθμοὺς ἐναλλάσσει πολλάκις ὁ ποιητὴς λέγων· ἡ πληθὺς ἐπὶ νῆας ἀχαιῶν ἀπονέοντο· προθεὶς γὰρ ἑνικὸν, ἐπήγαγε τὸ πληθυντικὸν, δηλονότι πρὸς τὸ σημαινόμενον ἀναφέρων· ἐπειδή περ ἡ πληθὺς τὴν μὲν προσηγορίαν ἔχει ἑνικὸν, πολλοὺς δὲ ἐν αὐτῷ περιείληφεν

Ἐκ τοῦ ἐναντίου δ' ἔστι τὸ ὅμοιον ἐπειδὰν προτεθέντος τοῦ πληθυντικοῦ τὸ ἑνικὸν ἐπενεχθῇ, ὡς ἐν τούτῳ· οἱ δ' ἄλκιμον ἦτορ ἔχοντες, πρόσω πᾶς πέτεται· τὸ γὰρ πᾶς, τῷ λόγῳ ἑνικόν ἐστι· τέτακται δὲ ἐπὶ πλήθους, ἴσον δυνάμενον τῷ πάντες· τῆς δ' αὐτῆς τοῦ σχήματος ἰδέας ἐστὶ καὶ κεῖνο· οἱ δὲ πύλον νηλῆος ἐϋκτίμενον πτολίεθρον ἶξον· τοὶ δ' ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον. νοοῦνται γὰρ οἱ πύλιοι·

Περὶ δὲ τὰς πτώσεις γίνεται ἀλλοίωσις παρ' αὐτῷ εὐθείας μὲν, καὶ κλητικῆς ἐναλλασσομένης ἐν τοῖς τοιούτοις· αὐτὰρ ὁ αὖτε θυέστ' ἀγαμέμνονι λεῖπε φορῆναι, καὶ νεφεληγερέτα ζεύς· καὶ δὸς φίλος· οὐ γάρ μοι δοκέεις ὁ κάκιστος ἀχαιῶν· γενικῆς δὲ, καὶ δοτικῆς ἐν τοῖς τοιούτοις· τρωσὶ μὲν προμάχιζεν ἀλέξανδρος θεοειδὴς, ἀντὶ τοῦ τρώων

καὶ ἐκ τοῦ ἐναντίου· ἢ δ' αὐτοῦ τετάνυστο περὶ σπείεος γλαφυροῖο· ἀντὶ τοῦ περὶ σπέσι· καὶ τούτων δὲ ἐστὶν ἡ αἰτία αὕτη. ὅτι συγγένειαν τινὰ ἐδόκουν ἔχειν πρὸς ἀλλήλας, ἥ τε εὐθεῖα, καὶ αἰτιατική, καὶ κλητική· διὸ καὶ ἐν τοῖς οὐδετέροις εἰσὶν αἱ αὐταί, καὶ ἐν πολλοῖς τῶν ἀρρενικῶν, καὶ θηλυκῶν· ἥ τε εὐθεῖα, καὶ ἡ αἰτιατική, καὶ ἡ κλητικὴ ἡ αὐτή ἐστιν· ὁμοίως δὲ καὶ ἡ γενικὴ πρὸς τὴν δοτικὴν ἔχει τινὰ συγγένειαν· ταῦτα δὲ ἐν τοῖς δυϊκοῖς ἀριθμοῖς ἐπὶ πάντων τῶν ὀνομάτων εὑρίσκεται. ὅθεν εἰκότως παρὰ τὴν συνήθειαν τὰς πτώσεις ἐναλλάσσει· ἐνίοτε δὲ καὶ λόγους ἐστὶν εὑρεῖν τῆς ἐξαλλαγῆς, ὡς ἐν τῷ, ἐπιστάμενοι πεδίοιο· καὶ τὸ διέπρησσον πεδίοιο, ἴσον τῷ ἐπέρων διὰ τοῦ πεδίου· οὐ δὲ ἔχει παρ' αὐτῷ ἡ τῶν πτώσεων μεταβολὴ ἐν ἀρχῇ ἑκατέρων τῶν ποιήσεων· ἐν αἷς προθεὶς τὴν αἰτιατικήν, ἐπήνεγκε τὴν εὐθεῖαν, εἰπὼν μῆνιν ἄειδε θεά, ἣ μυρί' ἀχαιοῖς ἄλγε' ἔθηκε· καὶ ἄνδρα μοι ἔννεπε μοῦσα πολύτροπον, ὃς μάλα πολλὰ ἐπλάγχθη· ἔστι δ' ὅτε τῇ γενικῇ τὴν εὐθεῖαν ἐπιφέρει, ὡς ἐν τούτῳ, τῶν οἳ νῦν βροτοί εἰσι· πολλὰ δὲ καὶ ἑτέρως σχηματίζει· ὡς ἐν τῷ φημὶ γοῦν κατανεῦσαι ὑπερμενέα κρονίωνα, ἤματι τῷ, ὅτε νηυσὶν ἐπ' ὠκυπόροισιν ἔβαινον ἀργεῖοι, τρώεσσι φόνον, καὶ κῆρα φέροντες, ἀστράπτων ἐπιδέξι' ἐναίσιμα σήματα φαίνων· τούτῳ δὲ ὅμοιόν ἐστι κἀκεῖνο· ὁ δ' ἀγλαΐηφι πεποιθώς, ῥίμφα ἑ γοῦνα φέρει· καὶ ταῦτα δὲ ἐξήνεγκε κατά τινα ἀρχαϊκὴν συνήθειαν· καὶ οὐδὲ ταῦτα ἀλόγως· εἰ γάρ τις τὰς μετοχὰς ἀναλύσει εἰς ῥήματα, εὕροι ἂν τὸ ἀκόλουθον· τὸ γὰρ ἀστράπτων ἴσον ἐστὶ τῷ ἤστραπτε· καὶ τὸ πεποιθὼς τῷ ἐπεὶ πέποιθε· τούτοις ἐστὶ κἀκεῖνα παραπλήσια· οἱ δὲ δύο σκόπελοι, ὁ μὲν, οὐρανὸν εὐρὺν ἱκάνει· καὶ τὼ δὲ διακρινθέντε, ὁ μὲν, μετὰ λαὸν ἀχαιῶν ἤϊε.

οὐδ' ἑτέρων ὁμαδον κίε, καὶ τὰ τοιαῦτα. οὐκ ἄλογον γὰρ τὸν μέλλοντα περὶ δυοῖν τινῶν λέγειν, προτάξαι τὴν εὐθεῖαν πτῶσιν· καὶ τὸ κοινὸν αὐτῆς ἑκατέρῳ φυλάξαντα, ἀπεργάζεται καινὸν τοῦ λόγου· ὅτι δὲ τὸ καινὸν τοῦ λόγου χάριν πολλὴν ἐπιφαίνει, πρόδηλον· ἔστι δὲ ὅπου τὴν κοινὴν πτῶσιν προθεὶς, τὸν περὶ ἑνὸς ἐπιφέρει λόγον· ὡς ἐν τούτῳ· ἄμφω δ' ἑζομένω γεραρώτερος ἦεν ὀδυσσεύς.

Καὶ τὰ εἴδη δὲ τῶν ὀνομάτων ἐξαλλάσσει πολλάκις μὲν τὸ συγκριτικὸν τιθεὶς ἀντὶ τοῦ ἁπλοῦ· ὡς ἐξ ὑπερβολῆς τὸ σαώτερος ὥς κε νέηαι· ποτὲ δὲ τὸ ὑπερθετικὸν ὁμοίως ἀντὶ τοῦ ἁπλοῦ· ὡς τὸ δικαιότατος κενταύρων. τοιαύτη μὲν ἡ ἐξαλλαγὴ ἐν τοῖς ὀνόμασιν· ἐν δὲ τοῖς ῥήμασι γίνεται ἐξαλλαγὴ τῶν μὲν ἐγκλίσεων, ὡς ὅταν τὸ ἀπαρέμφατον ἀντὶ τοῦ προστακτικοῦ καταληφθῇ· οἷον θαρσῶν νῦν διόμηδες, ἐπὶ τρώεσσι μάχεσθαι, ἀντὶ τοῦ μάχου. ἢ τὸ ὁριστικὸν ἀντὶ τοῦ εὐκτικοῦ· οἷον, πληθὺν δ' οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδ' ὀνομήνω ἀντὶ τοῦ μυθησαίμην, καὶ ὀνομήναιμι· καὶ ἐκ τοῦ ἐναντίου, εὐκτικὸν ἀντὶ ὁριστικοῦ· οἷον, καί νύ κεν ἔνθ' ἀπόλοιτο ἄρης, ἀντὶ τοῦ ἀπώλετο.

Τῶν δὲ χρόνων, ὅταν ὁ ἐνεστὼς ἀντὶ τοῦ μέλλοντος τεθῇ· ὡς ἐν τούτῳ· τὴν δ' ἐγὼ οὐ λύσω πρίν μιν καὶ γῆρας ἔπεισιν, ἀντὶ τοῦ ἐπελεύσεται. ἢ ἀντὶ τοῦ παρῳχηκότος· ἔνθ' ἤτοι πλυνοὶ ἦσαν ἐπηετανοὶ, πολὺ δ' ὕδωρ καλὸν ὑπεκπροῤῥέει· ἀντὶ τοῦ ἔῤῥεε. ἢ μέλλων ἀντὶ τοῦ ἐνεστῶτος· οἱ μὲν δυσομένου ὑπερίονος, οἱ δ' ἀνιόντος. ἢ ἀντὶ τοῦ παρῳχηκότος· δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἴπῃ, ἀντὶ τοῦ εἶπε.

Καὶ διαθέσεις δὲ ἐναλλάσσονται παρ' αὐτῷ πολλάκις· καὶ τίθεται ἀντὶ ἐνεργητικῶν παθητικὰ, ἢ μέσα· οἷον, ἕλκετο δ' ἐκ κολεοῖο μέγα ξίφος, ἀντὶ τοῦ εἷλκε. καὶ καθορώμενος αἶας, ἀντὶ τοῦ ὁρῶν· καὶ τοὐναντίον τὸ ἐνεργητικὸν ἀντὶ τοῦ πα

θυντικοῦ· δωρήσω τρίποδα χρυσούατον, ἀντὶ τοῦ δωρήσομαι.

Ἔστι δὲ ἰδεῖν ὅπως καὶ τοὺς ἀριθμοὺς ἐναλλάσσων, τὸ πληθυντικὸν ἀντὶ τοῦ ἑνικοῦ τίθησιν, ὡς πολλάκις ἐν τῇ συνηθείᾳ, εἴ τις περὶ ἑαυτοῦ λέγων· οἷον, τὸ ἁμόθεν γε θεὰ θύγατερ Διὸς εἰπὲ καὶ ἡμῖν, ἀντὶ τοῦ ἐμοί· γίνεται δὲ παρ' αὐτῷ καὶ κατὰ πρόσωπα μεταβολὴ καθ' ἕνα μὲν τρόπον οὕτως· ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσ' ἐν Ὀλύμπῳ, σοί τ' ἐπιπείθονται, καὶ δεδμήμεθα ἕκαστος· πολλῶν γὰρ ὄντων τῶν θεῶν, ἐν οἷς ἐστι τὸ λέγον πρόσωπον, ἑκάτερον καλῶς ἐξενήνοχε· τό, τε πείθονται, καὶ τὸ δεδμήμεθα.

Καθ' ἕτερον δὲ τρόπον, ὅταν τὸν λόγον ἐάσας, ἀφ' ἑτέρου ἐφ' ἕτερον πρόσωπον μεταβῇ, ὅπερ ἰδίως ἀποστροφὴ καλεῖται· τῷ γὰρ μιμητικῷ κινεῖ, καὶ ἄγει τὸν ἀκροώμενον· οἷόν ἐστι καὶ τοῦτο· Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀύσας νηυσὶν ἐπισσεύεσθαι· ἐᾶν δ' ἔναρα βροτόεντα· ὃν δ' ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωσε νοήσω· ἀπὸ γὰρ τοῦ διηγηματικοῦ, μετέβαλεν εἰς τὸ μιμητικόν· καὶ ἐν αὐτῷ δὲ τῷ διηγηματικῷ πολλάκις χρῆται τῇ ἀποστροφῇ· ἀμφὶ σὲ Πηλέως υἱὲ μάχης ἀκόρητοι Ἀχαιοί· ἀλλὰ καὶ ἐν τῷ μιμητικῷ χρῆται, καὶ μεταβολῇ τῶν προσώπων, ὡς ἐν τούτῳ· ἢ δὴ παισὶν ἐοικότες ἀγοράασθε νηπιάχοις. οἷς οὔτοι μέλει πολεμήϊα ἔργα· Ἀτρείδη σὺ δ' ἔθ' ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν· ἄρχευ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας.

Καὶ ἕτερον δὲ εἶδος ἀποστροφῆς ἐστι τοιοῦτον· Τυδείδην δ' οὐκ ἂν γνοίης ποτέροισι μετείη· ἔστι γὰρ ἀντὶ τοῦ οὐκ ἄντις γνοίη· καὶ πάλιν, ὀδμὴ δ' ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει θεσπεσίη, τότ' ἂν οὔτοι ἀποσχέσθαι φίλον ἦεν· καὶ μετοχαῖς δὲ χρῆται ἀντὶ ῥημάτων· ὡς ἐν τῷ· ἐνὶ κήπῳ καρπῷ βριθομένη, ἀντὶ τοῦ βρίθεται· καὶ, ἔνθ' οἵγ' εἰσέλασαν πρὶν εἰδότες, ἀντὶ τοῦ πρὶν εἰδέναι· καὶ τὰ ἄρθρα δὲ ἐναλλάσσει πολλάκις, ἀντὶ τῶν ὑποτακτικῶν τοῖς προτακτι-

κοῖς χρώμενος· οἷον τοὺς ἔτεκε ζεφύρῳ ἀνέμῳ ἅρπυια
ποδάργη· καὶ θώρηχθ'· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖ-
ρος· καὶ τοὐναντίον· οὕτω καὶ τὰς προθέσεις εἴωθε μεταλ
λάσσειν· χθιζὸς ἔβη μετὰ δαῖτα, ἀντὶ τοῦ ἐπὶ δαῖτα
καὶ νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν·

Ὁμοίως καὶ προθέσει πτῶσιν ὀνόματος οὐκ οἰκείαν ἐπιφέ
ρει ὡς ἐν τούτῳ, μήπως καὶ διὰ νύκτα μενοινήσωσι μά
χεσθαι, ἀντὶ τοῦ διὰ νυκτός· ἐνίοτε δὲ ἀφαιρεῖ τὰς προ
θέσεις, οἷον τῆς ὅ γε κεῖτ' ἀχέων, ἀντὶ τοῦ περὶ ἧς· καὶ πο
τιδέγμενος εἴ τι μιν εἴπῃ, ἀντὶ τοῦ προσείπῃ· καὶ ἄλλας
προθέσεις ὁμοίως τὰς μὲν ὑπαλλάσσει, τὰς δὲ ἀφαιρεῖ· καὶ
ἐπιρρήματά τινα ἐναλλάσσει, τοῖς εἰς τόπον, καὶ τοῖς ἐν
τόπῳ· καὶ τοῖς ἐκ τόπου ἀδιαφόρως χρώμενος· ἡμῶν οἱ
δ' ἑτέρωσε κάθιζον, ἀντὶ τοῦ ἑτέρωθι· καὶ αἴας δ' ἐγγύ-
θεν ἦλθεν ἀντὶ τοῦ ἐγγύς·

Ἔστι δὲ παρ' αὐτῷ καὶ ἡ τῶν συνδέσμων ἐναλλαγή· οἷον
εὐνῇ δ' οὔπωποτ' ἔμικτο· χόλον δ' ἀλέεινε γυναικός, ἀντὶ
τοῦ χόλον γὰρ ἀλέεινε γυναικός· ταῦτα μὲν δὴ κατὰ λέ-
ξιν ἐστὶ σχήματα· οἷς καὶ ἄλλοι πάντες οὐ μόνον ποιη-
ταί· ἀλλὰ καὶ πεζῶν λόγων συνθέται κέχρηνται·

Ἔστι δὲ καὶ ἡ διάνοια παρ' αὐτῷ πολλοῖς εἴδεσιν ἐσχημα
τισμένη· ὧν ἐστι καὶ ἡ προαναφώνησις, ἥτις γίνεται ὅταν
τις διηγούμενος μεταξύ, τὸ ἐν ἑτέροις τάξιν ἔχον τοῦ ῥη
θῆναι προλέγῃ· ὡς ἐν τούτῳ, ἤτοι ὀϊστοῦ τε πρῶτος γεύσε
σθαι ἔμελλεν· καὶ ἡ ἐπιφώνησις, οἷόν ἐστι, ῥεχθὲν δέ τε
νήπιος ἔγνω·

Ἔστι καὶ τὸ τῆς προσωποποιΐας παρ' αὐτῷ πολὺ, καὶ ποικί
λον, πολλὰ μὲν γὰρ, καὶ διάφορα πρόσωπα εἰσάγει δια-
λεγόμενα· οἷς καὶ ἤθη παντοῖα περιτίθησιν· ἐνίοτε δὲ καὶ
τὰ μὴ ὄντα πρόσωπα ἀναπλάσσει· οἷον, ἤ κε μέγ' οἰμώ

ξειε γέρων ἱππηλάτα πηλεύς·

Ἔστι δὲ καὶ ἡ διατύπωσις ἐξεργασία πραγμάτων, ἢ γενομένων, ἢ ὄντων, ἢ πραχθησομένων εἰς τὸ παραστῆσαι ἐναργέστερον τὸ λεγόμενον, ὡς ἐν τούτῳ ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει· τέκνα δέ τ' ἄλλοι ἄγουσι, βαθυζώνους τε γυναῖκας· ἢ πρὸς τὸ οἶκτον κινῆσαι· δύσμορον ὅν ῥα πατὴρ κρονίδης ἐπὶ γήραος οὐδῷ αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλ' ἐπιδόντα· υἷάς τ' ὀλλυμένους, ἑλκυσθείσας τε θυγατέρας, καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι·

Ἔστι καὶ εἰρωνεία παρ' αὐτῷ λόγος διὰ τοῦ ἐναντίου, δηλῶν τὸ ἐναντίον, μετά τινος ἠθικῆς ὑποκρίσεως, οἷόν ἐστι τὸ τοῦ ἀχιλλέως· ἀλλ' ὀδυσσεῦ σὺν σοί τε καὶ ἄλλοισι βασιλεῦσι φραζέσθω νήεσσιν ἀλεξήσειν δήϊον πῦρ· ὁ δ' ἀχαιῶν ἄλλον ἑλέσθω, ὅστις οἷ ἐπέοικε, καὶ ὃς βασιλεύτερός ἐστιν· ἐμφαίνει γὰρ ὅτι οὐκ ἂν ἕτερον εὕροι βασιλικώτερον· καὶ οὗτος μὲν ὁ τρόπος ἐστὶν, ὅταν περὶ ἑαυτοῦ λέγῃ τις εὐτελῶς, ἵνα τὴν ἐναντίαν δόξαν παράσχῃ· ἕτερος δὲ ὅταν τις ἄλλως ἐπαινεῖν προσποιῆται, τῇ ἀληθείᾳ ψέγων· καὶ τοῦτό ἐστι παρ' ὁμήρῳ λεγόμενον ὑπὸ τηλεμάχου· ἀντίνο' ἦ μευ καλὰ πατὴρ ὡς κήδεαι υἷος· τῷ γὰρ ἐχθρῷ λέγει, ὅτι ὡς πατὴρ υἱοῦ πεφρόντικας· καὶ πάλιν ὅταν χλευάζων τις ἐπαίρῃ τὸν πέλας, ὡς οἱ μνηστῆρες· ἦ μάλα τηλέμαχος φόνον ἡμῖν μερμηρίζει· ἤ τινας ἄξει ἀμύντορας ἐκ πύλου ἠμαθόεντος, ἤ νυ καὶ ἐκ σπάρτηθεν, ἐπεί νύ περ οἴεται αἰνῶς·

Ἔστι δέ τι εἶδος εἰρωνείας καὶ ὁ σαρκασμὸς· ἐπειδάν τις διὰ τῶν ἐναντίων ὀνειδίζων τινὶ, μεταποιῆται μειδιάματος, ὡς ἀχιλλεύς· τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δ' ἀπὸ μούνου ἀχαιῶν εἵλετο· ἔχει δ' ἄλοχον θυμαρέα. τῇ παριαύων, τερπέσθω·

Τούτοις παραπλησίως ἔχει καὶ ἡ ἀλληγορία· ἥπερ ἕτερον δι' ἑτέρου παρίστησιν· οἷόν ἐστι τοῦτο· νῦν μὲν δὴ μάλα πάγχυ μελάνθιε νύκτα φυλάξεις· εὐνῇ ἐνὶ μαλακῇ καταλέγμενος, ὡς ἐπέοικε· τὸν γὰρ ἐν δεσμοῖς ὄντα, καὶ ἀνηρτημένον, ἐν κοίτῃ ἁπαλῇ ὑπνώσειν λέγει.

Κέχρηται πολλάκις, καὶ τῇ ὑπερβολῇ· ἥτις ὑπεραίρουσα τὴν ἀλήθειαν, πολλὴν ἐπίτασιν ἐμφαίνει· οἷον, λευκότεροι χιόνος θέειν δ' ἀνέμοισιν ὁμοῖοι· τοιούτοις μὲν δὴ τρόποις, καὶ σχήμασι χρησάμενος ὅμηρος, καὶ τοῖς μετ' αὐτὸν ὑποδείξας, τῆς ἐπὶ τούτοις εὐδοξίας πρὸς πάντων δικαίως τυγχάνει.

Ἐπεὶ δὲ καὶ χαρακτῆρές εἰσι τῶν λόγων τὰ καλούμενα πλάσματα, ὧν τὸ μὲν, ἁδρὸν, τὸ δ' ἰσχνὸν, τὸ δὲ, μέσον λέγεται, ἴδωμεν εἰ πάντα ἐστὶ παρ' ὁμήρῳ, τῶν μετ' αὐτὸν ποιητῶν, ἢ λογογράφων ἐπιτηδευσάντων ἕν τι τούτων ἑκάστου· ὧν καὶ ἔστι παραδείγματα.

Θουκυδίδου μὲν, τὸ ἁδρόν· λυσίου δὲ τὸ ἰσχνόν· δημοσθένους δὲ, τὸ μέσον.

Τὸ μὲν οὖν ἁδρὸν πλάσμα ἐκεῖνό ἐστι, τὸ καὶ τῇ τῶν λέξεων, καὶ τῇ τῶν νοημάτων κατασκευῇ μεγάλας ἔχον ἐμφάσεις· οἷόν ἐστιν ὡς εἰπὼν, σύναγε νεφέλας· ἐτάραξε δὲ πόντον χερσὶ, τρίαιναν ἑλών· πάσας δ' ὀρόθυνεν ἀέλλας παντοίων ἀνέμων· σὺν δὲ νεφέεσσι κάλυψε γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ' οὐρανόθεν νύξ.

Ἰσχνὸν δὲ τὸ καὶ τῇ ὕλῃ τῶν πραγμάτων μικρὸν καὶ τῇ λέξει κατισχνωμένον· οἷόν ἐστι τοῦτο· ὡς εἰπὼν, οὗ παιδὸς ὀρέξατο φαίδιμος ἕκτωρ· ἂψ δ' ὁ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης ἐκλίνθη, ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθείς· ταρβήσας χαλκόν τ' ἠδ' αὖ λόφον ἱππιοχαίτην.

Μέσον δὲ τὸ ἑκατέρου τούτων μεταξύ, τοῦ μὲν ἰσχνότερον, τοῦ δὲ ἁδρότερον· οἷον αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις ὀδυσσεὺς· ἆλτο δ' ἐπὶ μέγαν οὐδὸν ἔχων βιὸν ἠδὲ φαρέτρην, ἰῶν ἔμπλείην, ταχέας δ' ἐκ χεύατ' ὀϊστοὺς πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·

Ὅτι δὲ καὶ τὸ ἀνθηρὸν εἶδος τῶν λόγων ἐστὶ πολὺ παρὰ τῷ ποιητῇ, κάλλος ἔχον, καὶ χάριν εἰς τὸ τέρπειν, καὶ ἥδειν ὥσπερ ἄνθος, τί ἄντις καὶ λέγοι· μεστὴ γάρ ἐστιν ἡ ποίησις τῆς τοιαύτης κατασκευῆς· ἡ μὲν δὴ τῆς φράσεως ἰδέα, τοιαύτην ἔχει ποικιλίαν παρὰ τῷ ὁμήρῳ, οἵαν διήλθομεν, ὀλίγα παραδείγματα θέμενοι, ἐξ ὧν ἔστι καὶ τὰ ἄλλα κατανοεῖν.

Ἐπεὶ δὲ παντὸς τοῦ ἀσκουμένου παρ' ἀνθρώποις λόγου, ὁ μέν τις ἐστὶν ἱστορικὸς, ὁ δὲ πολιτικὸς, φέρε θεασώμεθα εἰ καὶ τούτων εἰσὶν αἱ ἀρχαὶ παρ' αὐτῷ

Ὁ μὲν δὴ ἱστορικός ἐστιν, ὁ τῶν γεγονότων πραγμάτων ἔχων διήγησιν· πάσης δὲ διηγήσεως ἀφορμαὶ γίνονται· πρόσωπον· αἰτία· τόπος· χρόνος· ὄργανον· πρᾶξις· πάθος· τρόπος· καὶ οὐδὲν τούτων ἔξω ἐν ἱστορίᾳ περιέχει οὐδὲ μία διήγησις· οὕτως ἐστὶ παρὰ τῷ ποιητῇ, πολλὰ πράγματα ὡς γεγονότα, ἢ ὡς ὄντα διηγουμένῳ· ἐνίοτε δὲ καὶ ἐν ἑκάστῳ τούτων διηγήσεις εὑρεῖν ἐστι· προσώπου μὲν ὡς τὸ τοιόνδε· ἦν δέ τις ἐν τρώεσσι δάρης ἀφνειὸς ἀμύμων, ἱερεὺς ἡφαίστοιο· δύο δέ οἱ ἦσαν υἱέες ἤστην· φηγεύς· ἰδαῖός τε, μάχης εὖ εἰδότε πάσης· καὶ ἐν οἷς εἴδη τινῶν διαγράφει, ὡς ἐπὶ τοῦ θερσίτου. φολκὸς ἔην, χωλὸς δ' ἕτερον πόδα· τὼ δέ οἱ ὤμω κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε φοξὸς ἔην κεφαλήν. ψεδνὴ δ' ἐπενήνωθε λάχνη· καὶ ἄλλα πολλά· ἐν οἷς ἢ εἶδος, ἢ τρόπον, ἢ πρᾶξιν, ἢ τύχην προσώπου διέξεισι πολλάκις, ὡς ἐν τούτοις· δάρδανον ἂρ πρῶτον τέκετο

νεφεληγερέτα ζεὺς, καὶ τὰ ἑξῆς·

Τόπου δέ ἐστι παρ' αὐτῷ διήγησις, ὁποίαν περὶ τῆς νήσου τῆς γειτνιώσης τῇ τῶν κυκλώπων λέγει· ἐν οἷς τὸ εἶδος τοῦ τόπου διαγράφει, καὶ τὸ πηλίκον, καὶ τὸ ὁποῖον αὐτῇ, καὶ τὰ ἐν αὐτῇ· καὶ τὰ παρ' αὐτῇ· καὶ περὶ τῶν παρακειμένων τῷ ἄντρῳ τῆς καλυψοῦς· ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα· κλήθρη τ', αἴγειρός τε, καὶ εὐώδης κυπάρισσος, καὶ τὰ ἑξῆς· καὶ μυρία ἄλλα τοιαῦτα·

Χρόνου δὲ, οἷον ἐννέα δὴ βεβάασι διὸς μεγάλου ἐνιαυτοί· καὶ χθιζά τε, καὶ πρωΐζ' ὅτ' ἐς αὐλίδα νῆες ἀχαιῶν ἠγερέθοντο, κακὰ πριάμῳ, καὶ τρωσὶ φέρουσαι· αἰτίας δὲ ἐν οἷς ἐμφαίνει, δι' ὃ γίνεταί τι, ἢ γέγονεν, οἷά ἐστι τὰ ἐν ἀρχῇ τῆς ἰλιάδος εἰρημένα· τίς τ' ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι; λητοῦς, καὶ διὸς υἱός· ὁ γὰρ βασιλῆϊ χολωθεὶς, νοῦσον ἀνὰ στρατὸν ὦρσε κακὴν, ὀλέκοντο δὲ λαοί· οὕνεκα τὸν χρύσην ἠτίμησ' ἀρητῆρα ἀτρείδης, καὶ τὰ ἑξῆς· ἐν γὰρ τούτοις λέγει τὰς αἰτίας· τῆς μὲν ἀχιλλέως, καὶ ἀγαμέμνονος διαφορᾶς τὸν λοιμόν· τοῦ δὲ λοιμοῦ, τὸν ἀπόλλωνος χόλον· τοῦ δὲ χόλου, τὴν ὕβριν τὴν εἰς τὸν ἱερέα τοῦ δαίμονος·

Ὀργάνου δὲ διήγησιν ὁποίαν διέξεισι τῆς ἀσπίδος, ἣν ἥφαιστος ἀχιλλεῖ κατεσκεύασε· καὶ ἄλλην σύντομον περὶ τοῦ ἕκτορος δόρατος· ἐν δ' ἕκτωρ εἰσῆλθε διίφιλος, ἐν δ' ἄρα χειρὶ ἔγχος ἔχ' ἑνδεκάπηχυ, πάροιθε δὲ λάμπετο δουρὸς αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης·

Πράξεως δὲ διηγήσεις εἰσὶν ἄλλαι τε, καὶ αἱ τοιαίδε· οἱ δ' ὅτε δή ῥ' ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο, σύν ῥ' ἔβαλον ῥινοὺς, σὺν δ' ἔγχεα, καὶ μένε' ἀνδρῶν χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι, ἔπληντ' ἀλλήλοισι· πολὺς δ' ὀρυμαγδὸς ὀρώρει·

πάθους δὲ διήγησίς ἐστιν ἐν ᾗ τὸ συμβαῖνον ἐξ αἰτίου, ἢ ἐξ ἐνεργείας τινὸς σαφηνίζεται, ὁποῖά φησι περὶ τῶν ὑπὸ ὀργῆς, ἢ φόβου, ἢ λύπης κατεχομένων, ἢ τιτρωσκομένων, καὶ ἀποκτεινομένων, ἢ ἄλλότι τοιοῦτο παχόντων· ἐξ αἰτίου μὲν· ἀχνύμενος μένεος δέ οἱ μέγα φρένες ἀμφὶ μέλαιναι· πίμπλαντ', ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην· ἐξ ἐνεργείας δέ, αἵματί οἱ δεύοντο κόμαι χαρίτεσσιν ὁμοῖαι· πλοχμοί θ' οἳ χρυσῷ τε, καὶ ἀργύρῳ ἐσφήκωντο·

Ὁ δὲ τρόπος ἐστὶ ποιητικὸς πράξεως, ἢ παθήματος, ἢ σχέσεώς τινος· καθ' ἣν τὸ μὲν, ᾧ δέ τι ἐνεργεῖ· τὸ δέ, ᾧ δέ πως ἔχει· καὶ πάσῃ ἀκολουθεῖ τῇ τοιαύτῃ διηγήσει· παράδειγμα δὲ αὐτοῦ τὸ τοιόνδ' ἂν εἴη· τὸν δ' Ὀδυσσεὺς κατὰ λαιμὸν ἐπιχόμενος βάλεν ἰῷ· ἐκλίνθη δ' ἑτέρωσε· δέπας δέ οἱ ἔκπεσε χειρὸς βλημένου· αὐτίκα δ' αὐλὸς ἀνὰ ῥῖνα παχὺς ἦλθεν αἵματος ἀνδρομέοιο, καὶ τὰ ἑξῆς.

Ἔστι δὲ διήγησις παρ' αὐτῷ, ὡς μὲν ἐπὶ τὸ πλεῖστον πλατεῖαν φράσιν, καὶ ἐξεργασίαν ἁρμόζουσαν τοῖς ὑποκειμένοις ἔχουσα· ἐνίοτε δὲ σύντονος, ὡς ἡ τοιαύτη· κεῖται Πάτροκλος· νέκυος δὲ δὴ ἀμφιμάχονται γυμνοῦ· ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος Ἕκτωρ· τοῦτο δὲ τὸ εἶδος πολλάκις ἐστὶ χρήσιμον· τὸ γὰρ τάχος τῶν λόγων συντονώτερον καθίστησι, καὶ τὸν λέγοντα, καὶ τὸν ἀκροώμενον· καὶ ῥᾳδίως τυγχάνει τοῦ προκειμένου· διηγεῖται δέ ποτε μὲν ψιλῶς, ποτὲ δὲ μετὰ εἰκόνος, ἢ ὁμοιώσεως, ἢ παραβολῆς· εἰκόνος μὲν ὡς ὅταν εἴπῃ, ἡ δ' ἴεν ἐκ θαλάμοιο περίφρων πηνελόπεια, ἀρτέμιδι ἰκέλη, ἠὲ χρυσῇ ἀφροδίτῃ· ὁμοιώσεως δέ, οἷον· αὐτὸς δὲ κτίλος ὣς ἐπεπωλεῖτο στίχας ἀνδρῶν· παραβολῆς δέ, ὅταν παραπλησίων πραγμάτων παράθεσιν ποιήσηται, ἔχουσαν ἀνταπόδοσιν τῶν

ἀπὸ τοῦ προκειμένου διηγήματος· καὶ ἔστι παρ' αὐτῷ ποικίλα τὰ εἴδη τῶν παραβολῶν· συνεχῶς γὰρ καὶ πολυτρόπως παρατίθησι ταῖς τῶν ἀνθρώπων πράξεσι, καὶ χρήσεσι ζώων ἄλλων ἐνεργείας, καὶ φύσεις·

Καὶ ἔστι μὲν ὅταν ἀπὸ τῶν ἐλαχίστων ποιῆται τὴν ὁμοίωσιν· οὐ πρὸς τὸ μέγεθος τοῦ σώματος, ἀλλὰ πρὸς τὴν φύσιν ἑκάστου ἀφορῶν· ὅθεν τὴν μὲν ἰταμότητα ἀπεικάσας μυίᾳ, καὶ οἱ μυίης θάρσος ἐνὶ στήθεσιν ἔθηκε· καὶ τὴν συνέχειαν τῷ αὐτῷ ζώῳ· ἠΰτε μυιάων ἀδινάων ἔθνεα πολλά· τὸν δὲ ἀθροισμὸν, καὶ τὴν πολυπλήθειαν μετ' εὐταξίας μελίσσαις· ἠΰτ' ἔθνεα εἶσι μελισσάων ἀδινάων· οὕτω δὲ καὶ τὴν ὀργὴν· καὶ τὴν δίωξιν ἔδειξεν ἀπ' αὐτῶν, σφήκεσσιν ἐοικότες εἰνοδίοισι. καὶ ἔτι προσθεὶς οὓς παῖδες ἐριμαίνουσιν ἔθοντες· ἵνα μᾶλλον τὸ ἐκ φύσεως αὐτῶν θυμοειδὲς τῷ ἀπὸ τῶν παίδων ἐρεθισμῷ ἐπιτείνῃ· ἐπὶ δὲ συνεχοῦς φωνῆς φησίν· ἐσθλοὶ τεττίγεσσιν ἐοικότες· λαλίστατον γὰρ τὸ ζῷον, καὶ ἄπαυστον ἐν τούτῳ·

Τῶν δὲ ἀσυντάκτως φερομένων φωνὰς παμμιγάς· οὕτως εἴκασεν, ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό· τὰ δὲ εἰς τάξιν καθιστάμενα πλήθει τοῖς καθημένοις ὀρνέοις ὁμοιοῖ κλαγγηδὸν προκαθιζόντων·

Τὴν δὲ ὀξύτητα τῆς ὄψεως, καὶ τῆς πράξεως, ποτὲ μὲν ἱέρακι παραβάλλει· ὠκέϊ φασσοφόνῳ, ὅστ' ὤκιστος πετεηνῶν· ποτὲ δὲ αἰετῷ, ὅν τε καὶ ὑψόθ' ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτώξ· παρίστησι γὰρ τὴν ὀξυδέρκειαν ἐν τῷ πόρρωθεν ἰδεῖν· τὸ δὲ τάχος, ἐν τῷ ποδωκέστατον ζῷον ἑλεῖν· τὸν δὲ ἐκπλαγέντα πρὸς ὄψιν πολεμίου, δράκοντος ὁράματι προσείκασεν, οὐκ ὀκνήσας οὐδ' ἀπὸ τῶν ἑρπετῶν παραδείγματα λαβεῖν· ὡς δ' ὅτε τις δράκοντα ἰδὼν παλίνορσος ἀπέστη·

Ἀπὸ δὲ τῶν ἄλλων ζώων δειλίας μὲν ἀπὸ τοῦ λαγωοῦ λαμβάνει, καὶ ἀπὸ τῆς ἐλάφου, ὁμοίως· τίφθ' οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί. κυνῶν δὲ ὅτε μὲν ἀλκήν· ὡς δ' ὅτε καρχαρόδοντε δύω κύνε, ὅτ' ἐπὶ θήρης· ὅτε δὲ φιλοτεκνίαν· ὡς δὲ κύων ἀπαλῇσι περὶ σκυλάκεσσι βεβῶσα· ὅτε δὲ προθυμίαν πρὸς τὸ φυλάσσειν· ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσονται ἐν αὐλῇ.

Ἁρπαγὴν δὲ ἅμα μυθικῶς· καὶ ἰταμῶς πρασσομένην, λύκοις ἤκασεν· ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον, ἢ ἐρίφοισι.

Τὸ δ' ἄλκιμον, καὶ ἄτρεπτον διά τε συῶν ἀγρίων· καὶ παρδάλεων, καὶ λεόντων ἔδειξε, μερίζων ἑκάστῳ τὸ πρὸς τὴν φύσιν οἰκεῖον.

Τῶν μὲν συῶν τὴν ὁρμήν, ἣν ἔχει πρὸς μάχην ἀνυπόστατον ποιῶν· Ἰδομενεὺς δ' ἄρ' ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν. τῶν δὲ παρδάλεων τὸ ἄπαυστον τῆς τόλμης· ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένω οὐκ ἀπολήγει· λεόντων δὲ τὸ μέλλον μὲν, εἰς τέλος δὲ γενναῖον· οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν μαστίεται.

Πάλιν δὲ παραβάλλει δρόμον ἀνδρὸς γενναίου, ἵππῳ τροφῆς κεκορεσμένῳ· ὡς δ' ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ· καὶ τοὐναντίον βραδεῖαν πορείαν ἀήττητον ἐν τῷ καρτερεῖν οὕτως ἔδειξεν· ὥστ' ὄνος παρ' ἄρουραν ἰὼν ἐβιήσατο παῖδας. σχῆμα δὲ βασίλειον, καὶ ὑπερέχον ἐτύπωσε διὰ τούτων· ἠΰτε βοῦς ἀγέληφι μέγ' ἔξοχος ἔπλετο πάντων. οὐ κατέλιπε δὲ οὐδὲ τῶν θαλασσίων ζώων ὁμοιότητας· πολύποδος μὲν τὸ παράμονον, καὶ δυσαπόσπαστον τῶν πετρῶν· ὡς δ' ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο· δελφῖνος δὲ τὸ ἡγεμονικόν, καὶ κρατιστεῦον τῶν ἄλλων· ὡς δ' ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι.

Πολλάκις δὲ τὰ ὑπὸ ἀνθρώπων πρασσόμενα ἄλλαις

ὁμοίως πράξεσι παραβάλλει, ὥσπερ ἐν τούτῳ· οἳ δ' ὥστ' ἀμητῆρες ἐναντίοι ἀλλήλοισι, τὴν ἔνστασιν, καὶ καρτερίαν δεικνύων τῶν ἀνδρῶν· τῷ δ' ἀεννῶς δακρύοντι, ἐνδείξει μετὰ ἐναργοῦς ὁμοιώσεως· τίπτε δεδάκρυσαι πατρόκλεες ἠΰτε κούρη νηπίη·

Ἐτόλμησε δὲ καὶ τοῖς στοιχείοις παραβαλεῖν πράξεις ἀνθρωπίνας· ὡς ἐν τούτῳ· ὣς ἔφατ'· ἀργεῖοι δὲ μέγ' ἴαχον, ὡς ὅτε κῦμα ἀκτῇ ἐφ' ὑψηλῇ ὅτε κινήσει νότος ἐλθὼν προβλῆτι σκοπέλῳ, τὸν δ' οὔποτε κύματα λείπει παντοίων ἀνέμων, ὅταν ἔνθ', ἢ ἔνθα γένωνται· ἐν οἷς δῆλός ἐστι καὶ ὑπερβολῇ, καὶ αὐξήσει κεχρημένος· οὐ γὰρ ἤρκεσε κύματος ἠχῷ τὴν κραυγὴν ἀπεικάσαι, ἀλλὰ τῶν προσφερομένων ἀκτῇ ἐφ' ὑψηλῇ, ὅπου μετεωριζόμενον τὸ κῦμα μείζονα ἦχον ἀποτελεῖ, καὶ οὐχ ἁπλῶς κῦμα, ἀλλὰ τὸ κινηθὲν ἀπὸ νότου, τοῦ μάλιστα τὰ ὑγρὰ κινοῦντος, καὶ ἐπὶ σκοπέλῳ προβλῆτι τῷ ἀνατεταμένῳ εἰς τὸ πέλαγος, καὶ περικλυζομένῳ ὑπ' αὐτοῦ· ὃς καὶ ἀδιάλειπτον ἔχει τὸν κλύδωνα, ὁπόθεν ἂν προσπίπτωσιν οἱ πνέοντες ἄνεμοι· τοιαῦτα μέν ἐστι τὰ τῆς ἐν τῷ διηγεῖσθαι ἐξεργασίας παρ' αὐτῷ· ἅπερ ἔνεστι καὶ ἐπὶ τῶν πολλῶν κατανοεῖν, ἐκ τῶν ὀλίγων παραδειγμάτων.

Σκεψώμεθα δὲ καὶ τὰ λοιπὰ εἴδη τῶν λόγων, εἰ ἔστι παρὰ τῷ ὁμήρῳ πρώτῳ, καὶ τὰς ἐννοίας αὐτῶν λαβόντι, καὶ ἐναργῶς κατασκευάσαντι. ὁμοίως ὀλίγα παραδείγματα παρατεθέντα, καὶ τὰ ἄλλα νοεῖν παρασκευάσει·

Ὁ δὲ θεωρητικὸς λόγος ἐστὶν, ὁ περιέχων τὰ καλούμενα θεωρήματα, ἅπερ ἐστὶ γνῶσις τῆς ἀληθείας γινομένη μετὰ τέχνης· ἀφ' ὧν ἔστι τὴν φύσιν τῶν ὄντων θείων τε, καὶ ἀνθρωπίνων πραγμάτων κατανοεῖν· καὶ τὰς περὶ τὸ ἦθος ἀρετὰς, καὶ κακίας διαιρεῖν· καὶ εἴ τινι τέχνῃ, λογικῇ

μετέρχεσθαι τὴν ἀλήθειαν προσήκει μανθάνειν. ταῦτα δὲ μετεχειρίσαντο οἱ ἐν φιλοσοφίᾳ διαπρέψαντες, ἧς ἔστι μέρη τὸ φυσικὸν, καὶ ἠθικὸν, καὶ διαλεκτικόν· ἐν δὴ πᾶσι τούτοις τὰς ἀρχὰς, καὶ τὰ σπέρματα ἐνδιδόντα ὅμηρον εἰ καταμάθοιμεν, πῶς οὐκ ἂν εἴη πρὸ πάντων θαυμάζεσθαι ἄξιος· εἰ δὲ δι' αἰνιγμάτων, καὶ μυθικῶν λόγων τινῶν ἐμφαίνεται τὰ νοήματα, οὐ χρὴ παράδοξον ἡγεῖσθαι· τοῦτο γὰρ αἴτιον ποιητικῆς, καὶ τῶν ἀρχαίων ἦθος· ὅπως οἱ μὲν φιλομαθοῦντες μετά τινος εὐμουσίας ψυχαγωγούμενοι, ῥᾷον ζητῶσί τε, καὶ εὑρίσκωσι τὴν ἀλήθειαν· οἱ δὲ ἀμαθεῖς, μὴ καταφρονῶσι τούτων, ὧν οὐδύνανται συνιέναι· καὶ γὰρ ἔστι πως, τὸ μὲν δι' ὑπονοίας σημαινόμενον ἀγωγὸν, τὸ δὲ φανερῶς λεγόμενον, εὐτελές.

Ἀρξώμεθα τοίνυν ἀπὸ τῆς τοῦ παντὸς ἀρχῆς, καὶ γενέσεως, ἣν θαλῆς ὁ μιλήσιος εἰς τὴν τοῦ ὕδατος οὐσίαν ἀναφέρει· καὶ θεασώμεθα, εἰ πρῶτος ὅμηρος τοῦθ' ὑπέλαβεν εἰπὼν, ὠκεανός θ' ὅσπερ γένεσις πάντεσσι τέτυκται. μετ' ἐκεῖνον δὲ ξενοφάνης ὁ κολοφώνιος ὑφιστάμενος τὰς πρώτας ἀρχὰς εἶναι τὸ ὕδωρ, καὶ τὴν γῆν, ἔοικε σπάσαι τὴν ἀφορμὴν ταύτην, ἐκ τῶν ὁμηρικῶν τούτων· ἀλλ' ὑμεῖς μὲν πάντες ὕδωρ, καὶ γαῖα γένοισθε· σημαίνει γὰρ τὴν ἀνάλυσιν εἰς τὰ γεννητικὰ στοιχεῖα τοῦ παντὸς. ἡ δὲ μάλιστα ἀληθὴς δόξα, τέσσαρα στοιχεῖα συνίστησι πῦρ, ἀέρα, ὕδωρ, γῆν, ταῦτα δὲ καὶ ὅμηρος εἰδὼς φαίνεται, μνημονεύων ἐν πολλοῖς αὐτῶν ἑκάστου· καὶ τὴν τάξιν δὲ αὐτῶν ὅπως ἔχει κατέμαθεν.

Ὅτι μὲν γὰρ ἡ γῆ κατωτάτω πάντων ἐστὶ, θεασώμεθα· σφαιροειδοῦς γὰρ ὄντος τοῦ κόσμου, ὁ μὲν περιέχων τὰ πάντα οὐρανὸς, τὸν ἄνω τόπον ἐπέχειν εἰκότως λέγοιτ' ἄν· ἡ δὲ γῆ ἐν μέσῳ οὖσα πανταχόθεν, κατωτέρω τοῦ περιέχον

τος ἐστί. τοῦτο δὴ ὁ ποιητὴς ἐν τούτοις μάλιστα δηλοῖ, ἐν οἷς φησιν ὁ ζεὺς ἀπὸ τοῦ ὀλύμπου σειρὰν ἀναψάμενος, τὴν γῆν, καὶ τὴν θάλασσαν ἀνασπάσειν, ὡς πάντα μετέωρα γενέσθαι. ἀλλ᾽ ὅτε κεν καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσαι, αὐτῇ κεν γαίῃ ἐρύσαιμ᾽ αὐτῇ τε θαλάσσῃ· σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον οὐλύμποιο δησαίμην· τὰ δέ κ᾽ αὖθι μετέωρα πάντα γένοιτο.

Ὑπὲρ δὲ γῆς ὄντος τοῦ ἀέρος, τὸν αἰθέρα ὑψηλότερον εἶναί φησιν οὕτως· εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότ᾽ ἐν ἴδῃ ἀκροτάτῃ πεφυυῖα δι᾽ ἠέρος αἰθέρ᾽ ἵκανε. τοῦ δὲ αἰθέρος ἀνωτέρω τὸν οὐρανόν· ὡς οἱ μὲν μάρναντο· σιδήρειος δ᾽ ὀρυμαγδὸς χάλκεον οὐρανὸν ἷκεν δι᾽ αἰθέρος ἀτρυγέτοιο. καὶ ἔτι ἐν τούτῳ· ἠερίη δ᾽ ἀνέβη μέγαν οὐρανὸν, οὔλυμπόν τε. τὸ γὰρ καθαρώτερον τοῦ ἀέρος ἀνωτάτω ὄν, καὶ τὸ μάλιστ᾽ ἀπέχον τῆς γῆς, καὶ τῶν ἐξ αὐτῆς ἀναθυμιάσεων, ὡς ὅλον λαμπρόν φασιν ὄλυμπον προσηγορεῦσθαι. ἐν οἷς δέ φησιν ὁ ποιητὴς συνοικεῖν τῷ διὶ τὴν ἥραν οὖσαν ἀδελφὴν, δοκεῖ ταῦτα ἀλληγορεῖσθαι· ὅτι ἥρα μὲν νοεῖται ὁ ἀήρ, ἥπερ ἐστὶν ὑγρὰ οὐσία, διὸ καὶ λέγει· ἠέρα δ᾽ ἥρη πίτνα πρόσθε βαθεῖαν. ζεὺς δὲ ὁ αἰθὴρ τουτέστιν ἡ πυρώδης, καὶ ἔνθερμος οὐσία. ζεὺς δ᾽ ἔλαχ᾽ οὐρανὸν εὐρὺν ἐν αἰθέρι, καὶ νεφέλῃσιν. ἀδελφοὶ μὲν οὖν ἔδοξαν διὰ τὴν συνάφειαν, καὶ τὴν κατά τι ὁμοιότητα, ὅτι ἄμφω κοῦφοι, καὶ κινούμενοι· σύνοικοι δέ, καὶ ὁμόλεκτροι, ὅτι ἐξ αὐτῶν συνιόντων, γεννᾶται τὰ πάντα· διὸ καὶ ἐν τῇ ἴδῃ συνέρχονται· καὶ ἡ γῆ αὐτοῖς φύει τὰς πόας, καὶ τὰ ἄνθη.

Τοῦ δ᾽ αὐτοῦ λόγου ἔχεται κἀκεῖνα· ἐν οἷς φησιν ὁ ζεὺς κρεμᾶσθαι τὴν ἥραν, καὶ ἐξάπτεσθαι τῶν ποδῶν αὐτῆς ἄκμονας δύο, τουτέστι τὴν γῆν, καὶ τὴν θάλασσαν. μάλιστα γὰρ ἐν ἐκείνοις, ἐξεργάζεται τὸν περὶ στοιχείων λόγον, δι᾽ ὧν

ὁ ποσειδῶν λέγει αὐτῷ· τρεῖς γάρ τε κρόνου εἰμὲν ἀδελφοί, οὓς τέκε ῥέα, ζεὺς, καὶ ἐγὼ, τρίτατος δ᾽ ἀΐδης ἐνέροισιν ἀνάσσων· καὶ τριχθὰ δὲ πάντα δέδασται· ἕκαστος δ᾽ ἔμμορε τιμῆς· καὶ ὅτι ἐν τῇ τοῦ παντὸς νομῇ ζεὺς μὲν ἔλαχε τὴν τοῦ πυρὸς οὐσίαν· ποσειδῶν δὲ τὴν τοῦ ὕδατος, ἀΐδης δὲ τὴν τοῦ ἀέρος· τοῦτον γὰρ λέγει ζόφον ἠερόεντα, ἐπειδὴ φῶς οἰκεῖον οὐκ ἔχει, ἀλλ᾽ ὑπὸ ἡλίου, καὶ σελήνης, καὶ τῶν ἄλλων ἄστρων καταλάμπεται.

Τετάρτη δὲ, κατελείφθη καὶ κοινὴ πάντων ἡ γῆ· ἡ μὲν γὰρ τῶν τριῶν στοιχείων οὐσία κινεῖται ἀεί· μόνη δὲ ἀκίνητος ἡ γῆ μένει, ἢ καὶ τὸν ὄλυμπον προσέθηκεν, εἰ μὲν γὰρ ὄρος ἐστὶν, ὡς μέρος τῆς γῆς· εἰ δὲ τοῦ οὐρανοῦ τὸ λαμπρότατον, καὶ καθαρώτατον, ὡς καὶ ταύτης οὔσης ἐν τοῖς στοιχείοις πέμπτης οὐσίας ὅπερ ᾠήθησαν τινὲς τῶν ἐνδόξων φιλοσόφων· ὥστε κατὰ τὸ εἰκὸς κοινὰ ὑπέθετο εἶναι, τήν τε γῆν κατωτάτω διὰ βαρύτητα, καὶ τὸν ὄλυμπον ἀνωτάτω ὄντα διὰ κουφότητα, ὅτι εἰς ταῦτα αἱ μεταξὺ φύσεις, πῆ μὲν καταφέρονται, πῆ δὲ ἀναφέρονται· τῆς δὲ στοιχείων φύσεως ἐξ ἐναντίων συνεστώσης, ξηρότητός τε, καὶ ὑγρότητος, καὶ θερμότητος, καὶ ψυχρότητος, ὑπὸ δὲ τῆς πρὸς ἄλληλα ἀναλογίας, καὶ κράσεως ἐναπεργαζομένης τὸ πᾶν, καὶ μεταβολὰς μὲν μερικὰς ὑπομενούσης, τοῦ δὲ παντὸς λύσιν μὴ ἐπιδεχομένης, ἐμπεδοκλῆς ἔφη τὰ ὅλα συνεστάναι οὕτως, ἄλλοτε μὲν φιλότητι συνερχόμενα εἰς ἓν ἅπαντα, ἄλλοτε δ᾽ αὖτις ἕκαστα, φορεύμενα νείκεος ἄχθει· τὴν μὲν συμφωνίαν καὶ ἕνωσιν τῶν στοιχείων, φιλίαν προσαγορεύσας· νεῖκος δὲ τὴν ἐναντίωσιν·

Πρὸ δὲ τούτου ὅμηρος τὴν φιλίαν, καὶ τὸ νεῖκος αἰνίσσεται, ἐν οἷς φησιν ἥρα παρ᾽ αὐτῷ· εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης, ὠκεανόν τε θεῶν γένεσιν, καὶ μητέρα

πηθὺν τοὺς εἶμ' ὀψομένη, καὶ σφ' ἄκριτα νείκεα λύσω.
Τ οιοῦτον δέ γε καὶ τὴν ἀφροδίτην, καὶ τὸν ἄρην ὁ μῦθος αἰ-
νίττεται, τῆς μὲν ταυτὸ δυναμένης, ὃ παρὰ τῷ ἐμπε-
δοκλεῖ ἡ φιλία· τοῦ δὲ ὃ παρ' ἐκείνῳ τὸ νεῖκος· ὅθεν ποτὲ
μὲν συνιοῦσιν ἀλλήλοις· ποτὲ δὲ διαλύονται· ἐλέγχει δὲ
αὐτοὺς ἥλιος, καὶ δεσμοῖ μὲν αὐτοὺς ἥφαιστος· λύει δὲ
ποσειδῶν· ἐν οἷς δῆλόν ἐστιν, ὅτι ἡ ἔνθερμος, καὶ ἡ ξηρὰ
οὐσία, καὶ ἡ ταύτῃ ἐναντία, ἡ ψυχρά τε, καὶ ὑγρὰ, ποτὲ
μὲν συνάγουσι τὰ πάντα, ποτὲ δὲ λύουσιν.
Α κολουθεῖ δὲ τούτοις καὶ τὸ παρὰ τοῖς ἄλλοις ποιηταῖς εἰρη
μένον, ὅτι ἐκ τῆς ἄρεος, καὶ ἀφροδίτης συνουσίας ἁρ-
μονία συνέστηκεν ἐξ ἐναντίων βαρέων τε, καὶ ὀξέων,
κιρναμένων ἀλλήλοις ἀναλόγως. ὅπως δὲ ἀντίκεινται
ἀλλήλοις τὰ τῆς ἐναντίας φύσεως τετυχηκότα, αἰνίττε
σθαι ἔοικεν ὁ ποιητὴς· καὶ ἐν τῇ παρατάξει τῶν θεῶν, ἐν
ᾗ πεποίηκε τοὺς μὲν τοῖς ἕλλησι, τοὺς δὲ τοῖς τρωσὶ βοη
θοῦντας, ἀλληγορικῶς ἐμφαίνων τὰς δυνάμεις ἑκάστου.
καὶ τὸν μὲν φοῖβον τῷ ποσειδῶνι ἀντιτάσσει, τὸ θερμὸν,
καὶ ξηρὸν, τῷ ὑγρῷ, καὶ ψυχρῷ· τὴν δὲ ἀθηνᾶν τῷ ἄρει,
τὸ λογιστικὸν τῷ ἀλογίστῳ, τουτέστι τὸ ἀγαθὸν τῷ κακῷ·
τὴν δὲ ἥραν τῇ ἀρτέμιδι· τὸν ἀέρα τῇ σελήνῃ· καὶ ὅτι ὁ-
μὲν, σταθερὸς, ἡ δὲ, πολυκίνητος· τὸν δὲ ἑρμῆν τῇ λητοῖ, ὅ
τι ὁ μὲν λόγος, ἀεὶ ζητεῖ, καὶ μέμνηται· ἡ δὲ λήθη τούτῳ
ἐστὶν ἐναντίον· τὸν δὲ ἥφαιστον τῷ ποταμῷ, κατὰ τὸν αὐτὸν
λόγον καθ' ὃν τὸν ἥλιον τῇ θαλάσσῃ· θεατὴν δὲ τῆς μά-
χης τὸν πρῶτον θεὸν, καὶ ἐπὶ τούτῳ γεγηθότα.
Ε κ δὲ τῶν προειρημένων ἅμα, καὶ τοῦτο ὑποδεικνὺς ὅ-
μηρος φαίνεται· καὶ ὅτι εἷς ἐστιν ὁ κόσμος, καὶ πεπερασ
μένος· εἰ γὰρ ἄπειρος ἦν, οὐκ ἂν εἰς ἀριθμὸν πέρας ἔχον
τα διῃρεῖτο· καὶ ἐν τῷ ὀνόματι σημαίνει τὸ σιωπᾶν. ὡς

καὶ ἐν ἄλλοις πολλοῖς χρῆται, ἀντὶ τοῦ ἑνικοῦ τῷ πληθυντικῷ. σαφέστερον δὲ τὸ αὐτὸ δηλοῖ ἐν τῷ εἰπεῖν πείρατα γαίης· καὶ πάλιν ἐν οἷς φησὶν, οὐδ' εἴ κε τὰ νείατα πείραθ' ἵκηαι γαίης· καὶ πόντοιο, καὶ ἐν τῷ, ἀκροτάτῃ κορυφῇ πολυδειράδος οὐλύμποιο· ὅπου γάρ ἐστιν ἀκρότης, ἐκεῖ καὶ πέρας. ὅπως δὲ καὶ περὶ ἡλίου γινώσκει, οὐκ ἄδηλον, ὅτι κυκλοφορικὴν ἔχων δύναμιν, ποτὲ μὲν ὑπὲρ γαίης φαίνεται, αὖθις δὲ ὑπὸ γῆν ἄπεισι· καὶ τοῦτο δῆλον ποιεῖ λέγων, ὦ φίλοι, οὐ γάρ τοι ἴδμεν ὅπῃ ζόφος, οὐδ' ὅπῃ ἠώς, οὐδ' ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσ' ὑπὸ γαῖαν, οὐδ' ὅπῃ ἀνεῖται· καὶ ὅτι ἀεὶ ὑπὲρ ἡμᾶς ἰὼν, καὶ διὰ τοῦτο ὑπερίων προσαγορευόμενος ὑπὸ αὐτοῦ τοῦ ποιητοῦ τήν τε ἀνατολὴν ἐκ τοῦ περιέχοντος τὴν γῆν ὕδατος, τουτέστι τοῦ ὠκεανοῦ ποιεῖται, καὶ εἰς αὐτὸν καταδύεται, δηλοῖ σαφῶς τὴν μὲν ἀνατολὴν κἀν τούτοις· ἠέλιος δ' ἀνόρουσε λιπὼν περικαλλέα λίμνην οὐρανὸν εἰς πολύχαλκον, ἵν' ἀθανάτοισι φαείνῃ· τὴν δὲ δύσιν, ἐν δ' ἔπεσ' ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο, ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν·

Δ είκνυσι δὲ αὐτοῦ καὶ τὸ εἶδος· λαμπρὸς δ' ἦν ἠέλιος ὥς, καὶ μέγεθος, ὅτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαῖαν· καὶ ἔτι μᾶλλον ἐν τούτῳ· ἦμος δ' ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει· καὶ τὴν δύναμιν· ἠέλιος, ὃς πάντ' ἐφορᾷ, καὶ πάντ' ἐπακούει· καὶ τὸ ἔμψυχον, καὶ τὸ ἐπὶ τῇ κινήσει αὐτοπροαίρετον, ἐν οἷς ἀπειλεῖ, δύσομαι εἰς ἀΐδαο, καὶ ἐν νεκύεσσι φαείνω· καὶ ἐπὶ τούτῳ ὁ Ζεὺς αὐτὸν παρακαλεῖ· ἠέλι', ἤτοι μὲν σὺ μετ' ἀθανάτοισι φάεινε, καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν· ἐξ ὧν δηλοῖ ὅτι, οὐ πῦρ ἐστιν ὁ ἥλιος, ἀλλ' ἑτέρα τις κρείσσων οὐσία· ὅπερ καὶ ἀριστοτέλης ὑπέλαβεν. εἴγε τὸ μὲν πῦρ ἐστιν ἄνω

φερὲς, καὶ ἄψυχον, καὶ ἀδιάληπτον, καὶ φθαρτόν· ὁ δὲ ἥλιος κυκλοφορητικὸς, καὶ ἔμψυχος, καὶ ἀΐδιος, καὶ ἄφθαρτος, καὶ τῶν ἄλλων δὲ τῶν κατὰ τὸν οὐρανὸν ἄστρων· ὅτι οὐκ ἀπείρως Ὅμηρος εἶχεν, φανερόν ἐστιν ἐξ ὧν πεποίηκε· Πληϊάδας θ' Ὑάδας τε, τό τε σθένος Ὠρίωνος· καὶ τὴν ἄρκτον τὴν ἀεὶ στρεφομένην περὶ τὸν ἀειφανῆ πόλον τὸν βόρειον, καὶ διὰ τὸ μετέωρον μὴ ἁπτομένην τοῦ ὁρίζοντος· ὅτι ἐν ἴσῳ χρόνῳ ὅ τε μικρότατος κύκλος ἐν ᾧ ἐστιν ἄρκτος· καὶ ὁ μέγιστος, ἐν ᾧ Ὠρίων στρέφεται, ἐν τῇ τοῦ κόσμου περιφορᾷ, καὶ τὸν βραδέως δυόμενον Βοώτην ὅτι πολυχρόνιον ποιεῖται τὴν κατάδυσιν, οὕτω πεπτωκὼς θέσει, ὥστε ὀρθὸν καταφέρεσθαι, καὶ συγκαταδύεσθαι τέσσαρσι ζωδίοις· τῶν πάντων εἰς ὅλην νύκτα μεριζομένων ἐξ ζωδίων· εἰ δὲ μὴ πάντα τὰ περὶ τῶν ἄστρων θεωρούμενα διεξῆλθεν, ὡς Ἄρατος, ἢ ἄλλος τις, οὐ χρὴ θαυμάζειν. οὐ γὰρ τοῦτο προέκειτο αὐτῷ· οὐκ ἀγνοεῖ δὲ τὰς αἰτίας τῶν περὶ τὰ στοιχεῖα συμπτωμάτων, οἷον σεισμῶν, καὶ ἐκλείψεων·

Ἐπεὶ γὰρ ἡ γῆ σύμπασα μετέχει ἐν ἑαυτῇ ἀέρος τε, καὶ πυρὸς, καὶ ὕδατος ὑφ' ὧν καὶ περιέχεται κατὰ τὸ στῆθος ἐν βάθει αὐτῆς, συνίστανται ἀτμοὶ πνευματώδεις· τούτους φασὶν ἔξω μὲν φερομένους κινεῖν τὸν ἀέρα· εἰρχθέντας δὲ ἀνοιδαίνειν, εἰς τὸ ἔξω βιαζομένους, τὸ δ' ἀνειλεῖσθαι τὸ πνεῦμα ἐντὸς τῆς γῆς τὴν θάλασσαν αἰτίαν εἶναι νομίζουσιν ἐμφράσσουσαν ἐνίοτε τὰς εἰς τὸ ἔξω διόδους· ἔστι δὲ ὅτε ὑποχωροῦσαν αὐτὴν, κατερείπειν τὰ τῆς γῆς τινὰ μέρη· καὶ τοῦτο οὖν Ὅμηρος εἰδὼς, τὴν αἰτίαν τῶν σεισμῶν τῷ Ποσειδῶνι ἀνατίθησι, γαιήοχόν τε αὐτὸν, καὶ ἐνοσίχθονα προσαγορεύων·

Ἐπεὶ δὲ τῶν πνευμάτων ἐντὸς τῆς γῆς καθειργνυμένων,

νηνεμίαι συμβαίνουσι, καὶ ζόφοι, καὶ ἀμαυρώσεις τοῦ ἡλίου, σκεψώμεθα εἰ καὶ τούτων συνεῖδε. πεποίηκε μὲν γὰρ τὸν ποσειδῶνα σείοντα τὴν γῆν, μετὰ τὴν ἀχιλλέως ἔξοδον ἐπὶ τὴν μάχην· προείρηκε δὲ ἐπὶ τῆς πατροκλείας, ὁποία ἦν ἡ τοῦ ἀέρος κατάστασις· ἐπὶ μὲν τοῦ σαρπηδόνος ζεὺς δ' ἐπὶ νύκτ' ὀλοὴν τάνυσεν κρατερῇ ὑσμίνῃ· καὶ πάλιν ἐπὶ τοῦ πατρόκλου· οὐδέ ποτ' ἠέλιον σόον ἔμμεναι, οὔτε σελήνην· ἠέρι γὰρ κατέχοντο· καὶ μετ' ὀλίγον ὁ αἴας εὔχεται, ζεῦ πάτερ, ἀλλὰ σὺ ῥῦσαι ὑπ' ἠέρος υἷας ἀχαιῶν· ποίησον δ' αἴθρην, δὸς δ' ὀφθαλμοῖσιν ἰδέσθαι· μετὰ δὲ τὸν σεισμὸν τοῦ πνεύματος ἔξω καταστάντος, σφοδροὶ γίνονται ἄνεμοι, ὅθεν ἥρα φησίν· αὐτὰρ ἐγὼ ζεφύροιο, καὶ ἀργέσταο νότοιο εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὀρέουσα θύελλαν· εἶτα τῇ ὑστεραίᾳ τοὺς ἀνέμους ἡ ἶρις ἐπὶ τὴν πυρὰν τοῦ πατρόκλου παρακαλεῖ· οἱ δ' ὀρέοντο πνοιῇ ὑπὸ λιγυρῇ νέφεα κλονέοντες ὄπισθεν· οὕτως δὲ καὶ τὴν ἔκλειψιν τοῦ ἡλίου φυσικῶς γινομένην, ὅταν ἡ σελήνη ἐν τῇ πρὸς αὐτὸν συνόδῳ κατὰ κάθετον ὑπελθοῦσα ἐπισκοτήσῃ εἰδὼς φαίνεται· προειπὼν γὰρ ὅτι ἐλεύσεται ὁ ὀδυσσεὺς, τοῦ μὲν φθίνοντος μηνὸς, τοῦ δ' ἱσταμένου· τουτέστιν ὅτε ἅμα παύεται καὶ ἄρχεται, ὁ μὴν συνιούσης τῷ ἡλίῳ τῆς σελήνης, ἅμα τῷ ἐλθεῖν αὐτὸν φησὶν ὁ μάντις πρὸς τοὺς μνηστῆρας· ἆ δειλοὶ τί κακὸν τόδε πάσχετε, νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα· εἰδώλων δὲ πλέων πρόθυρον, πλείη δὲ καὶ αὐλὴ ἱεμένων· ἔρεβος δὲ ὑπὸ ζόφον· ἠέλιος δὲ οὐρανοῦ ἐξαπόλωλε· κακὴ δ' ἐπιδέδρομεν ἀχλύς·

Καὶ ἀνέμων δὲ φύσιν ἀκριβῶς κατενόησεν· ὧν τὴν μὲν γένεσιν ἐκ τῶν ὑγρῶν εἶναι· τοῦ μὲν γὰρ ὕδατος μεταβολὴ, εἰς ἀέρα γίνεται· ὁ δ' ἄνεμος, ἐστὶν ἀὴρ ῥέων· τοῦτο δὲ, ἐν

τε ἄλλοις πολλοῖς ἐμφαίνει, καὶ ἐν οἷς φησὶν, ἀνέμων μένος ὑγρὸν ἀέντων· τὴν δὲ τάξιν αὐτῶν, ὡς ἔχει διέθηκε· σὺν δ᾽ εὖρός τε νότος τ᾽ ἔπεσε, ζέφυρός τε δυσαὴς, καὶ βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων· τούτων γὰρ ὁ μὲν, ἀπὸ ἀνατολῆς ὁρμᾶται, ὁ δὲ, ἀπὸ μεσημβρίας· ὁ δὲ, ἀπὸ δύσεως· ὁ δὲ, ἀπὸ ἄρκτου· καὶ ὁ μὲν ἀπηλιώτης ὑγρὸς ὢν, μεταβάλλει εἰς νότον θερμὸν ὄντα· ὁ δὲ νότος λεπτυνόμενος, εἰς ζέφυρον, ὁ δὲ ζέφυρος ἔτι μᾶλλον λεπτυνόμενος, εἰς βορέαν ἀποκαθαίρεται· διὸ ὥστε ἐπὶ κραιπνὸν βορέην, τὰ δὲ κύματα ἆξεν· καὶ τὴν ἀντίθεσιν δὲ αὐτῶν φυσικῶς ἐξηγήσατο· ἄλλοτε μὲν νότος βορέῃ προέηκε φέρεσθαι· ἄλλοτε δ᾽ εὖρος ζεφύρῳ εἴξασκε διώκειν.

Ἠπίστατο δὲ κἀκεῖνος ὅτι βόρειος πόλος, ὑπὲρ γῆν ἐστὶ μετέωρος, ὡς καθ᾽ ἡμᾶς τοὺς ἐν τῷ κλίματι τούτῳ κατοικοῦντας· ὁ δὲ νότιος ἐκ τοῦ ἐναντίου βαθύς· ὅθεν ἐπὶ μὲν τοῦ βορέου φησὶ· καὶ βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων· τὴν ἄνωθεν ἐμπίπτουσαν φορὰν τοῦ ἀνέμου ἐμφαίνει· τὸ δὲ ὦθει, τὴν ἀπὸ τοῦ κοιλοτέρου πρὸς τὸ ἄναντες βίαν· ὅτι δὲ καὶ ἡ τοῦ ὑετοῦ γένεσίς ἐστιν ἐκ τῆς τῶν ὑγρῶν ἀναθυμιάσεως, ἐπεδήλωσεν εἰπών· κατὰ δ᾽ ὑψόθεν ἧκεν ἐέρσας αἵματι μυδαλέας ἐξ αἰθέρος, καὶ αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε· προειρήκει δὲ τοῦ μὲν αἷμα κελαινὸν ἐΰρρον· ἀμφὶ σκάμανδρον, ἐσκέδασ᾽ ὀξὺς ἄρης, ψυχαὶ δ᾽ ἄϊδός δὲ κατῆλθον· ὅθεν δῆλόν ἐστιν ὅτι τὰ ἀναφερόμενα ἀπὸ τῶν περὶ γῆν ὑδάτων ὑγρὰ ἀναπεφυρμένα τῷ ὕδατι, τοιαῦτα ἄνωθεν κατηνέχθη· τοῦ δ᾽ αὐτοῦ λόγου ἔχεται κἀκεῖνο· ἤματι ὀπωρινῷ ὅτε λαβρότατον χέει ὕδωρ· τότε γὰρ ὁ ἥλιος ἐκ βάθους ἀνασπῶν διὰ ξηρότητα τῆς γῆς τὰ ὑγρὰ, θολερὰ, καὶ γεώδη

ἀναφέρει· τὰ δὲ ὑπὸ βάρους λάβρα καταρρήγνυται. αἱ μὲν οὖν ὑγραὶ ἀναθυμιάσεις, ὑετοὺς γεννῶσιν, αἱ δὲ ξηραὶ ἀνέμους· ὅταν δὲ ἐν νέφει ἀπολειφθῇ ἄνεμος, ἔπειτα βίᾳ ῥήξῃ τὸ νέφος, βροντὰς, καὶ ἀστραπὰς ἀποτελεῖ. εἰ δὲ ἐκπίπτοι ἡ ἀστραπὴ, κεραυνὸν ἀφίησιν. ὅπερ εἰδὼς ὁ ποιητὴς λέγει τὰ τοιαῦτα· ἀστράψας δὲ μεγάλ᾽ ἔκτυπε· καὶ ἐν ἄλλοις. ζεὺς δ᾽ ἄρ᾽ ἄμυδις βρόντησε, καὶ ἔμβαλεν νηὶ κεραυνόν.

Θεοὺς εἶναι πάντως οἵ γε ὀρθῶς φρονοῦντες νομίζουσι, καὶ πρῶτος ὅμηρος· ἀεὶ γὰρ μέμνηται τῶν θεῶν λέγων, μάκαρες θεοὶ ῥεῖα ζώοντες ἀθάνατοι γὰρ ὄντες, ῥᾳδίαν· καὶ ἄπαυστον ἔχουσι τὴν τοῦ ζῆν φύσιν, καὶ οὐ δέονται τροφῆς ἧς δεῖται τῶν θνητῶν ζώων τὰ σώματα· οὐ γὰρ σῖτον ἔδουσ᾽, οὐ πίνουσ᾽ αἴθοπα οἶνον· τοὔνεκ᾽ ἀναίμονές εἰσι, καὶ ἀθάνατοι καλέονται. ἐπεὶ δὲ ἐδεῖτο ἡ ποίησις θεῶν ἐνεργούντων ἵνα τὴν γνώμην αὐτῶν, αἰσθήσει τῶν ἐντυγχανόντων παραστήσῃ, περιέθηκεν αὐτοῖς σώματα· οὐδὲν δὲ ἄλλο σώματος εἶδος ἢ τοῦ ἀνθρώπου δεκτικόν ἐστιν ἐπιστήμης· καὶ λόγου, προσεικάσας ἕκαστον τῶν θεῶν, μετὰ τοῦ κοσμῆσαι μεγέθει τε, καὶ κάλλει, ἅμα καὶ τοῦτο ὑπέδειξε, τὸ εἰκόνας, καὶ ἀγάλματα θεῶν μετὰ τοῦ εἰς ἀνθρώπων εἶδος, ἠκριβωμένα ἱδρύεσθαι ὑπὲρ τοῦ παρέχειν ὑπόμνησιν, καὶ τοῖς ἔλασσον φρονοῦσιν, ὅτι εἰσὶ θεοί. τούτων δὲ πάντων ἀρχηγὸν, καὶ ἡγεμόνα τὸν πρῶτον θεὸν νομιζόντων τῶν ἀρίστων φιλοσόφων ἀσώματον ὄντα, καὶ νοήσει μᾶλλον καταληπτόν· καὶ ὅμηρος ταῦτα ὑπολαμβάνων φαίνεται, παρ᾽ ᾧ λέγεται ὁ ζεὺς, πατὴρ ἀνδρῶν τε θεῶν τε· καὶ ὦ πάτερ ἡμέτερε κρονίδη ὕπατε κρειόντων· καὶ αὐτὸς μὲν ὁ ζεύς φησιν· ὅσον ἐγὼ περί τ᾽ εἰμὶ θεῶν περί τ᾽ εἰμ᾽ ἀνθρώπων· ἡ δὲ ἀθηνᾶ πρὸς αὐτόν· εὖ νυ καὶ ὑμεῖς ἴδμεν, ὅτοι σθένος οὐκ ἐπιεικτόν· εἰ δὲ δὴ καὶ

τοῦτο ζητῆσαι, εἰ νοητὸν ἡγεῖται τὸν θεόν, οὐκ ἄντικρυς μὲν ἅτε ἐν ποιήσει πολὺ τὸ μυθῶδες ἐχούσῃ. ὅμως δὲ ἔστι καταμαθεῖν, ἐν οἷς φησίν· εὗρεν δ' εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων· καὶ ἐν οἷς αὐτὸς λέγει· ἀλλ' ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ οὐλύμποιο ἥμενος, ἔνθ' ὁρόων φρένα τέρψομαι. ἡ γὰρ μόνωσις αὕτη, καὶ τὸ μὴ καταμιγνύειν τοῖς ἄλλοις θεοῖς ἑαυτόν, ἀλλὰ χαίρειν ἑαυτῷ συνόντα, καὶ χρώμενον ἡσυχίαν ἄγοντι, καὶ ἀεὶ διακοσμοῦντι τὰ πάντα, τὴν τοῦ νοητοῦ θεοῦ φύσιν παρίστησιν· οἶδε δὲ ὅτι νοῦς ἐστιν ὁ θεός· ὁ πάντα ἐπιστάμενος, καὶ διέπων τὸ πᾶν· φησὶ γὰρ ὁ ποσειδῶν· ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἡ δέ γε πάτρη· ἀλλὰ ζεὺς πρότερος ἐγεγόνει, καὶ πλείονα ᾔδει· καὶ τὸ πολλάκις, ἔνθ' αὖτ' ἄλλ' ἐνόησε· τοῦτο σημαίνει ὅτι ἀεὶ διανοεῖται.

Τῆς δὲ τοῦ θεοῦ διανοίας ἔχεται, καὶ ἡ πρόνοια, καὶ εἱμαρμένη, περὶ ὧν εἴρηνται λόγοι πολλοὶ παρὰ τοῖς φιλοσόφοις· τούτων δὲ πάντων τὰς ἀφορμὰς ὅμηρος παρέχεται. μὲν τῆς προνοίας τῶν θεῶν τί ἂν καὶ λέγοι τίς, ὅπου διὰ πάσης τῆς ποιήσεως οὐ μόνον πρὸς ἀλλήλους ὑπὲρ τῶν ἀνθρώπων διαλέγονται, ἀλλὰ καὶ καταβάντες ἐπὶ τὴν γῆν, τοῖς ἀνθρώποις ὁμιλοῦσιν· ὀλίγα δὲ παραδειγμάτος ἕνεκα θεασώμεθα ἐν οἷς ἐστιν ὁ ζεὺς λέγων πρὸς τὸν ἀδελφόν, ἔγνως ἐννοσίγαιε ἐμὴν ἐνὶ στήθεσι βουλήν, ὧν ἕνεκα ξυνάγειρα, μέλουσί μοι ὀλλύμενοί περ· καὶ ἐν ἄλλοις, ὢ πόποι, ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος ὀφθαλμοῖσιν ὁρῶμαι, ἐμὸν δ' ὀλοφύρεται ἦτορ.

Ἔτι δὲ τὸ βασιλικὸν ἀξίωμα, καὶ τὸ φιλάνθρωπον ἦθος ἐμφαίνει εἰπών, πῶς ἂν ἔπειτ' ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην, ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δ' ἱρὰ θεοῖσιν ἀθανάτοισι δέδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν; ἐν οἷς ὁρᾶν

ἄξιον ὅτι ἐπῄνεσε τὸν ἄνδρα πρῶτον ἐπὶ τῷ νοῦν ἔχειν· δεύτερον δὲ ἐπὶ τῷ σέβειν θεούς· πῶς δ᾽ αὐτοῖς τοῖς ἀνθρώποις ὁμιλοῦντας, καὶ συμπονοῦντας ποιεῖ τοὺς θεοὺς ἐν πολλοῖς ἔστι καταμαθεῖν· ὥσπερ καὶ τὴν ἀθηνᾶν, ποτὲ μὲν τῷ ἀχιλλεῖ· ἀεὶ δὲ τῷ ὀδυσσεῖ, καὶ τὸν ἑρμῆν τῷ πριάμῳ, καὶ αὖ πάλιν τῷ ὀδυσσεῖ· καθόλου δ᾽ ἀεὶ τοὺς θεοὺς τοῖς ἀνθρώποις παραστατεῖν οἴεται. φησὶ γὰρ καί τε θεοὶ ἐοικότες ἀλλοδαποῖσι παντοῖοι τελέθοντες ἐπιστρωφῶσι πόληας, ἀνθρώπων ὕβριν τε, καὶ εὐνομίην ἐφορῶντες. τῆς δὲ προνοίας τῶν θεῶν ἴδιόν ἐστι τὸ βούλεσθαι δικαίως τοὺς ἀνθρώπους βιοῦν· καὶ τοῦτό φησιν ὁ ποιητὴς ἐναργέστατα· οὐ γὰρ σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν. ἀλλὰ δίκην τίουσι, καὶ αἴσιμα ἔργ᾽ ἀνθρώπων· καὶ ζεὺς ὅτε δή τ᾽ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ οἳ βίην ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας· ὥσπερ δὲ τοὺς θεοὺς προνοουμένους τῶν ἀνθρώπων εἰσάγει· οὕτω καὶ τοὺς ἀνθρώπους μεμνημένους αὐτῶν ἐν πάσῃ τύχῃ· καὶ ὁ μὲν μυρμιδόνων στρατηγὸς φησὶν ἔλπομαι εὐχόμενος διί τ᾽ ἄλλοισί τε θεοῖσιν ἐξελάαν ἔνθεν δὲ κύνας κηρεσσιφορήτους· ὁ δὲ κινδυνεύων· ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπ᾽ ἠέρος υἷας ἀχαιῶν· καὶ πάλιν ὁ μὲν κτείνας, ἐπειδὴ τὸν ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν· ὁ δὲ θνήσκων, φράζεο νῦν μή τοί τι θεῶν μήνιμα γένωμαι. πόθεν οὖν ἄλλοθεν, ἢ ἐκ τῶν εἰρημένων ἐστὶ τὸ δόγμα ἐκεῖνο τῶν στωϊκῶν;

Τὸ δὲ ἕνα μὲν εἶναι τὸν κόσμον, συμπολιτεύεσθαι δὲ ἐν αὐτῷ θεοὺς καὶ ἀνθρώπους δικαιοσύνης μετέχοντας φύσει καὶ τὸ ὅταν εἴπῃ· ζεὺς δὲ θέμιστ᾽ ἐκέλευσε θεοὺς ἀγορήνδε καλέσσαι· τίπτ᾽ αὖτ᾽ ἀργικέραυνε θεοὺς ἀγορήνδε κάλεσσας ἤ τι περὶ τρώων, καὶ ἀχαιῶν μερμηρίζεις· τί ἄλλο ὑποδείκνυσιν, ἢ ὅτι νόμῳ πόλεως ὁ κόσμος διοικεῖ-

ται; καὶ προβουλεύονται οἱ θεοὶ ἐξάρχοντος τοῦ θεῶν τε,
καὶ ἀνθρώπων πατρός·

Τὴν δὲ περὶ τῆς εἱμαρμένης δόξαν, δείκνυσιν ἐν ἐκείνοις
σαφῶς, μοῖραν δ' οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀν
δρῶν, οὐ κακὸν, οὐδὲ μὲν ἐσθλὸν, ἐπὴν τὰ πρῶτα γένηται·
καὶ ἐν οἷς ἄλλοις κρατύνει τὴν δύναμιν τῆς εἱμαρμένης, ἡγεῖ
ται μέντοι καὶ αὐτὸς ὥσπερ καὶ μετ' αὐτὸν οἱ δοκιμώτα
τοι τῶν φιλοσόφων, πλάτων, καὶ ἀριστοτέλης καὶ θεόφρα
στος οὐ πάντα καθ' εἱμαρμένην παραγίνεσθαι, ἀλλά τι
καὶ ἐπὶ τοῖς ἀνθρώποις εἶναι, ὧν ὑπάρχει μὲν τὸ ἑκούσι
ον· τούτῳ δέ πως συνάπτειν τὸ κατηναγκασμένον, ὅταν
τὶς πράξας ὃ βούλεται, εἰς ὃ μὴ βούλεται, ἐμπέσῃ· καὶ
ταῦτα σαφῶς ἐν πολλοῖς δεδήλωκεν· ὥστε, καὶ ἐν ταῖς
ἀρχαῖς ἑκατέρας τῆς ποιήσεως· ἐν μὲν τῇ ἰλιάδι λέγων
τὴν ὀργὴν τοῦ ἀχιλλέως αἰτίαν τῆς ἀπωλείας τῶν ἑλλή
νων γενέσθαι· καὶ τότε τὴν διὸς βούλησιν ἐκτελεσθῆναι·
ἐν δὲ τῇ ὀδυσσείᾳ τοὺς ἑταίρους τοῦ ὀδυσσέως διὰ τὴν αὐ
τῶν ἀβουλίαν ὀλέθρῳ περιπεσεῖν· ἐξήμαρτον γὰρ ἀψά
μενοι τῶν ἱερῶν τοῦ ἡλίου βοῶν, ἐξὸν ἀπέχεσθαι αὐτῶν·
καὶ γὰρ ἦν προειρημένον, τὰς εἰ μὲν κ' ἀσινέας ἐάσῃς, νό
στου δὲ μέδηαι· καί κεν ἔτ' εἰς ἰθάκην κακά περ πάσχον
τες ἵκοισθε· εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ' ὄλε
θρον· οὕτως τὸ μὲν μὴ ἀδικῆσαι, ἐπ' αὐτοῖς· τὸ δὲ ἀδική
σαντας ἀπολέσθαι, ἐκ τῆς εἱμαρμένης ἀκόλουθον ἦν·
ἔνεστι δὲ καὶ τὸ ἄλλως συμβαῖνον ἐκ προνοίας διαφυγεῖν·
ὅπερ ἐν τούτῳ παρίστησιν ἔνθα δὴ καὶ δύστηνος ὑπὲρ μό
ρον ὤλετ' ὀδυσσεὺς, εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶ-
πις ἀθήνη· ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε
πέτρης, τῆς ἔχετο στενάχων, ἕως μέγα κῦμα παρῆλθεν·
ἐνταῦθα γὰρ ἐκ τοῦ ἐναντίου κινδυνεύων ὑπὸ τύχης ἀπο

λέσθαι,

λέσθαι, ἐκ προνοίας ἐσώθη.

Καθάπερ δὲ περὶ τῶν θείων πολλοὶ, καὶ ποικίλοι παρὰ τοῖς φιλοσόφοις τὰς πλείστας ἀφορμὰς ἐξ Ὁμήρου λαβοῦσιν, οὕτω καὶ περὶ τῶν ἀνθρωπείων πραγμάτων, ὧν πρῶτον περὶ τῆς ψυχῆς πειρασώμεθα. τὸ μὲν δὴ τῶν δογμάτων, Πυθαγόρου καὶ Πλάτωνος γενναιότατόν ἐστι, τὸ εἶναι τὴν ψυχὴν ἀθάνατον, ᾗ καὶ περατῷ λόγῳ προστίθησιν ὁ Πλάτων. τίς δὲ τοῦτο πρῶτον ἀνεφώνησεν; Ὅμηρος εἰπὼν ἄλλα τε, καὶ ταῦτα· ψυχὴ δ' ἐκ ῥεθέων πταμένη, Ἄϊδος δὲ βεβήκει, εἰς τὸν ἀειδῆ, καὶ ἀόρατον. εἴτε ἀέρα θείη τις, εἴτε ὑπόγειον τόπον. καὶ ἐν μὲν τῇ Ἰλιάδι ποιῶν τὴν τοῦ Πατρόκλου ψυχὴν ἐφισταμένην κοιμωμένῳ τῷ Ἀχιλλεῖ· ἦλθε δ' ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο. καὶ λόγους αὐτῷ περιτίθησιν. ἐν οἷς καὶ τοῦτο λέγει· τῆλέ με εἴργουσι ψυχαὶ, εἴδωλα καμόντων. ἐν δὲ τῇ Ὀδυσσείᾳ δι' ὅλης τῆς νεκυίας τί ἄλλο, ἢ τὰς ψυχὰς δείκνυσι μετὰ θάνατον διαμενούσας, καὶ φθεγγομένας ἅμα τῷ πιεῖν τοῦ αἵματος. καὶ τοῦτο ᾔδει ὅτι τὸ αἷμα νομὴ, καὶ τροφή ἐστι τοῦ πνεύματος. τὸ δὲ πνεῦμα. ἔστιν αὐτὴ ἡ ψυχὴ, ἢ ὄχημα τῆς ψυχῆς.

Ἐναργέστατα δὲ κἀκεῖνο ἀπέφηνεν, ὅτι τὸν ἄνθρωπον οὐδὲν ἄλλο, ἢ τὴν ψυχὴν νομίζει. ἐν οἷς λέγει· ἦλθε δ' ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο, χρύσεον σκῆπτρον ἔχων. ἐπίτηδες γὰρ ἀπὸ τοῦ τῆς ψυχῆς ὀνόματος εἰς τὸ ἀῤῥενικὸν μετέβαλεν, ἵνα δείξῃ ὅτι ἡ ψυχὴ ἦν ὁ Τειρεσίας. καὶ ἐν τοῖς ἑξῆς πάλιν· τόν δὲ μέτ' εἰσενόησε βίην Ἡρακληείην εἴδωλον· αὐτὸς δὲ μετ' ἀθανάτοισι. καὶ γὰρ ἐν τούτοις πάλιν ἐδήλωσεν, ὅτι τὸ μὲν εἴδωλον, ὅπερ ἦν ἀποπετασμένον τοῦ σώματος, οὐκέτι τῆς ἐκείνου ὕλης ἐφελκόμενον ἐφαντάζετο· τὸ δὲ καθαρώτατον τῆς ψυχῆς ἀπελθὸν αὐτὸς ἦν ὁ Ἡρακλῆς.

Ὅθεν κἀκεῖνο δοκεῖ τοῖς φιλοσόφοις τὸ εἶναι τὸ σῶμα τρό
πόν τινα τῆς ψυχῆς δεσμωτήριον· καὶ τοῦτο δὲ ὅμηρος
πρῶτος ἐδήλωσε· τὸ μὲν γὰρ τῶν ζώντων ἀεὶ δέμας προ-
σαγορεύει, ὡς ἐν τούτοις· οὐ δέμας οὐδὲ φυὴν, καὶ δέμας
δ' ἤϊκτο γυναικὶ, καὶ ἤτοι ἐμὴν ἀρετὴν, εἶδός τε, δέμας
τε· τὸ δὲ ἀποβεβληκὸς τὴν ψυχὴν, οὐδὲν ἄλλο, ἢ σῶμα
καλεῖ· ὡς ἐν τούτοις· σῶμα δὲ οἴκαδ' ἐμὸν δόμεναι πά-
λιν, καὶ σώματ' ἀκηδέα κεῖται ἐνὶ μεγάροις ὀδυσῆος· καὶ
σῶμα γὰρ ἐν κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς. τὸ
γὰρ αὐτὸ ζῶντος μὲν τοῦ ἀνθρώπου δεσμὸς ἦν τῆς ψυχῆς·
τελευτήσαντος δὲ, ὡς περεὶ σῆμα καταλείπεται.

Τούτῳ δὲ ἕπεται καὶ ἕτερον δόγμα τοῦ πυθαγόρου· τὸ μετα-
βαίνειν τὰς ψυχὰς τῶν τελευτησάντων εἰς ἕτερα σωμά-
των ἤδη· ἀλλ' οὐδὲ τοῦτο τῆς ὁμήρου διανοίας ἐκτός ἐστιν· ὁ
γὰρ ποιήσας καὶ τὸν ἕκτορα τοῖς ἵπποις διαλεγόμενον,
καὶ τὸν ἀντίλοχον· καὶ αὐτὸν τὸν ἀχιλλέα, καὶ μὴ ὅτι διαλε-
γόμενον, ἀλλὰ καὶ ἀκούοντα, καὶ τὸν κύνα πρὸ τῶν ἀνθρώ-
πων καὶ τῶν οἰκείων ἐπιγινώσκοντα τὸν ὀδυσσέα, τί ἄλ-
λο, ἢ τὴν κοινωνίαν τοῦ λόγου, καὶ συγγένειαν τῆς ψυχῆς τῶν
ἀνθρώπων, καὶ τῶν ἄλλων ζώων παρίστησι. καὶ οἱ τὰς βοῦς τοῦ
ἡλίου καταφαγόντες, καὶ ἐκ τούτων ὀλέθρῳ περιπεσόντες,
ἐλέγχουσιν, ὅτι οὐ μόνον βόες, ἀλλὰ καὶ πάντα τὰ ἄλλα ζῶα
ὡς τῆς αὐτῆς φύσεως ζωτικῆς μετέχοντα, τιμᾶται ὑπὸ τῶν
θεῶν. καὶ τὸ μεταβάλλεσθαι τοὺς ἑταίρους τοῦ ὀδυσσέως εἰς σύ-
ας, καὶ τοιαῦτα ζῶα, τοῦτο αἰνίττεται, ὅτι τῶν ἀφρόνων ἀν-
θρώπων αἱ ψυχαὶ, μεταλλάττουσιν εἰς εἴδη σωμάτων θη-
ριωδῶν ἐμπεσοῦσαι εἰς τὴν τοῦ παντὸς ἐγκύκλιον περιφο-
ρὰν, ἣν κίρκην προσαγορεύει· καὶ κατὰ τὸ εἰκὸς ἡλίου παῖ-
δα ὑποτίθεται οἰκοῦσαν ἐν τῇ αἰαίῃ νήσῳ· ταύτην γὰρ ἀπὸ
τοῦ αἰάζειν, καὶ ὀδύρεσθαι τοὺς ἀνθρώπους ἐπὶ τοῖς θανάτοις

(κέκληκεν·

Ὁ δὲ ἔμφρων ἀνὴρ αὐτὸς ὁ Ὀδυσσεὺς οὐκ ἔπαθε τὴν τοιαύτην μεταβολὴν, παρὰ τοῦ Ἑρμοῦ τουτέστι τοῦ λόγου τὸ ἀπαθὲς λαβών· αὐτὸς δὲ οὗτος, καὶ εἰς ᾅδου κάτεισιν, ὥσπερ εἶναι λέγων χωρίζειν τὴν ψυχὴν ἀπὸ τοῦ σώματος· καὶ θεατὴς ψυχῶν τῶν τε ἀγαθῶν, καὶ φαύλων γινόμενος· αὐτὴν δὲ τὴν ψυχὴν οἱ στωϊκοὶ ὁρίζονται πνεῦμα συμφυὲς, καὶ ἀναθυμίασιν αἰσθητικὴν ἀναπτομένην ἀπὸ τῶν ἐν σώματι ὑγρῶν, Ὁμήρῳ ἀκολουθήσαντες λέγοντι, εἰσόκ' ἀϋτμὴ ἐν στήθεσι μένῃ· καὶ πάλιν, ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνός· ἐν οἷς τὸ μὲν ζωτικὸν πνεῦμα ἅτε ἔνικμον ἀντιδίδοι· τὸ δὲ κατασβεννύμενον ἤδη, κατὰ πνῶν ἀπεικάζει· καὶ αὐτῷ δὲ τῷ τοῦ πνεύματος ὀνόματι κέχρηται ἐπ' αὐτῆς· ὡς εἰπὼν, ἔμπνευσε μένος μέγα ποιμένι λαῶν· καὶ θυμὸν ἀποπνείων· καὶ, ἤδη ἐπεὶ οὖν ἄμπνυτο, καὶ ἐς φρένα θυμὸς ἀγέρθη, τουτέστι τὸ πνεῦμα διεσπαρμένον συνελέξατο· καὶ αὖθις δὲ ἀμπνύνθη· παρὰ δὲ πνοιὴ βορέαο, ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν· τῆς γὰρ λειποθυμοῦντος τὸ πνεῦμα ῥιπίσασα ἡ ἔξωθεν πνοὴ συμφυὴς οὖσα, ζῶντα αὐτὸν κατέστησε. συναίρεται δὲ τῷ λόγῳ, ὅτι καὶ ἐπὶ τοῦ ἐκτὸς πνεύματος τῷ τῆς ψυχῆς ὀνόματι κέχρηται εἰπὼν, ἦ κε μάλα ψύξασα, βούλεται γὰρ εἰπεῖν ἀντιπνεύσασα·

Πλάτων δὲ, καὶ Ἀριστοτέλης τὴν ψυχὴν ἀσώματον εἶναι ἐνόμισαν ἀεὶ δὲ περὶ σῶμα εἶναι· καὶ τούτου ὥσπερ ὀχήματος δεῖσθαι· διὸ καὶ ἀπαλλασσομένην τοῦ σώματος, τὸ πνευματικὸν ἐφέλκεσθαι πολλάκις καθάπερ ἐκμαγεῖον, ἣν ἔχει τῷ σώματι μορφὴν διαφυλάσσουσαν· οὕτως οὖν καὶ Ὅμηρος οὐδαμοῦ τῆς ποιήσεως εὑρεθήσεται σῶμα τὴν ψυχὴν καλῶν, ἀλλὰ τὸ ἐστερημένον ψυχῆς αὐτοῦ τῷ ὀνόματι προσαγορεύει, ὡς καί τινων ἐν τοῖς πρό

θεν ἐμνημονεύσαμεν· τῆς δὲ ψυχῆς ἐχούσης, ὡς καὶ τοῖς φιλοσόφοις δοκεῖ, τὸ μὲν, λογικὸν ἐνιδρυμένον τῇ κεφαλῇ, τὸ δὲ ἄλογον, καὶ τούτου, τὸ μὲν θυμικὸν ἐνοικοῦν τῇ καρδίᾳ, τὸ δὲ ἐπιθυμητικὸν, ἐν τοῖς περὶ τὴν γαστέρα, ἆρ' οὖν οὐ πρότερος ὅμηρος εἶδε τὴν τούτου διαφορὰν ὡς ἐποίησεν, ἐπὶ μὲν τοῦ ἀχιλλέως, τὸν λογισμὸν τῷ θυμῷ μαχόμενον. καὶ ἐν τῇ αὐτῇ ῥοπῇ διανοούμενον, ἢ ἀμύνεσθαι τὸν λελυπηκότα, ἢ παῦσαι τὸν χόλον· ἕως ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα, καὶ κατὰ θυμόν· τουτέστι τὴν φρόνησιν, καὶ τὴν ἀντικειμένην αὐτῷ θυμικὴν ὀργήν, ἧς τὴν φρόνησιν ἐπικρατοῦσαν πεποίηκε· τοῦτο γὰρ αὐτῷ ἡ ἐπιφάνεια τῆς ἀθηνᾶς βούλεται. καὶ ἐν ἄλλοις δὲ ποιεῖ τὸν λογισμὸν τῷ θυμῷ παραινοῦντα. καὶ ὥσπερ ἄρχοντα τῷ ὑποτεταγμένῳ κελεύοντα. τέτλαθι δὴ κραδίη, καὶ κύντερον ἄλλο ποτ' ἔτλης· καὶ πολλάκις μὲν τῷ λογισμῷ πείθεται τὸ θυμούμενον, ὡς ἐν τούτοις. ὣς ἔφατ' ἐν στήθεσι καθαπτόμενος φίλον ἦτορ· τῷ δ' αὖτ' ἐν πείσῃ κραδίη μένε τετληκυῖα. ὁμοίως δὲ καὶ τὸ λυπούμενον, ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ, θυμὸν ἐνὶ στήθεσι φίλον δαμάσαντες ἀνάγκῃ. ἐνίοτε δὲ περιγενόμενον τὸν θυμὸν τοῦ λογισμοῦ παρίστησιν. ὅπερ οὐκ ἐπαινῶν, ἀλλὰ ψέγων φανερός ἐστιν, ὡς ὁ νέστωρ τῷ ἀγαμέμνονι τὴν εἰς τὸν ἀχιλλέα ὕβριν ὀνειδίζων φησίν· οὔτι καθ' ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε πόλλ' ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας, ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμησας· ὅμοια δὲ τούτοις καὶ ὁ ἀχιλλεὺς πρὸς τὸν αἴαντα λέγει· πάντα τί μοι κατὰ μοῖραν ἐείσω μυθήσασθαι· ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ, ὁππότ' ἐκείνου μνήσομαι, ὅς μ' ἀσύφηλον ἐν ἀργείοισιν ἔρεξεν. οὕτω δὲ καὶ ὑπὸ φόβου ἔστιν ὅτε

ὁ λογισμὸς ἐξίσταται· ὅπου Ἕκτωρ μὲν διανοεῖται ὑποστῆ-
ναι τὴν πρὸς τὸν Ἀχιλλέα μάχην· βέλτερον αὖτ' ἔριδι
ξυνελαυνέμεν· ὅττι τάχιστα εἴδομεν ὁπποτέρῳ κεν ὀλύμ-
πιος εὖχος ὀρέξῃ· ἔπειτ' ἀναχωρεῖ πλησίον γενομένου τοῦ
Ἀχιλλέως· Ἕκτορα δ' ὡς ἐνόησεν, ἕλε τρόμος, οὐδ' ἄρ' ἔτ'
ἔτλη αὖθι μένειν· ὀπίσω δὲ πύλας λίπε· βῆ δὲ φοβηθείς·
Ἔστι δὲ κἀκεῖνο δῆλον, ὅτι τὰ πάθη περὶ τὴν καρδίαν
συνίστησιν, ὀργὴν μὲν οὕτως, κραδίη δέ οἱ ἔνδον ὑλάκτει·
λύπην δὲ, τέο μέχρις ὀδυρόμενος, καὶ ἀχεύων σὴν ἔδεαι
κραδίην. τὸν δὲ φόβον, κραδίη δέ μοι ἔξω στηθέων ἐκθρώ-
σκει· τρομέει δ' ὑπὸ φαίδιμα γυῖα· κατὰ τὸν αὐτὸν δὲ λό-
γον ὥσπερ τὸν φόβον, οὕτω καὶ θάρσος περὶ καρδίαν ἀπο-
φαίνει· καρδίῃ ἄλληκτον πολεμίζειν, ἠδὲ μάχεσθαι·
ἐκ δὲ τῶν εἰρημένων, ἔδοξε τοῖς στωϊκοῖς τὸ ἡγεμονικὸν
εἶναι περὶ καρδίαν, τὸ δὲ ἐπιθυμητικὸν, ὅπως περὶ
γαστέρα ἐν πολλοῖς διασαφεῖ, καὶ ἐν τούτοις· ἀλλά με γαστὴρ
ὀτρύνει κακοεργὸς, καὶ γαστέρα δ' οὔπως ἐστὶν ἀποκρύψαι
μεμαυῖαν· καὶ τὰς αἰτίας δὲ τῶν περὶ τὸ θυμικὸν μέρος
τῆς ψυχῆς φύσεις συμβαινούσας κατεῖδε· τὴν μὲν ὀργὴν ὑπὸ
λύπης ἐγγινομένην, ζέσιν δέ τινα τοῦ αἵματος, καὶ τοῦ ἐν
αὐτῷ πνεύματος οὖσαν ἐμφαίνων, ὡς ἐν τούτοις· ἀχνύμε-
νος, μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντ',
ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην· μένος γὰρ τὸ
πνεῦμα προσαγορεύειν ἔοικε· τοῦτο δὲ ἐγγίνεσθαι, καὶ φλέ-
γεσθαι ἐπὶ τῶν θυμουμένων οἴεται· πάλιν δὲ αὐτὸ τῶν φο-
βουμένων πνεῦμα συγχεόμενον, καὶ καταψυχόμενον,
τὰς φρίκας, καὶ τοὺς τρόμους ποιεῖ, καὶ τὰς ὠχριάσεις ἐν
τοῖς σώμασι· πάντα γὰρ ταῦτα συμβαίνει ὑπὸ ψύξεως·
ἡ μὲν ὠχρότης, ὅτι τοῦ θερμοῦ συντρέχοντος εἰς τὰ μέ-
σα, τὸ ἔρευθος ἀπολείπει τὴν ἐπιφάνειαν· ὁ δὲ τρόμος, ὅτε

ἐντὸς συνειλούμενον τὸ πνεῦμα, ξηραίνει τὸ σῶμα· ἡ δὲ φρίκη, ὅτι πηγνυμένου τοῦ ὑγροῦ, αἱ τρίχες πιεζόμεναι ἀνίστανται· πάντα γοῦν ταῦτα σαφῶς σημαίνει Ὅμηρος φησὶ· τοῦ χλωροὶ ὑπαὶ δείους, καὶ χλωρὸν δέος ᾕρει. καὶ τρομέει ὑποφαίδιμα γυῖα. καὶ, ὥς φάτο, σὺν δὲ γέροντι νόος χύτο· δείδιε δ' αἰνῶς. ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσιν

Κατὰ ταῦτα οὖν καὶ τὸ ἐφοβήθη· ῥίγησε λέγει, καὶ τὸν φόβον κρυόεντα προσαγορεύει· ἐκ δὲ τοῦ ἐναντίου, θαλπωρὴν τὸ θάρσος, καὶ τὴν ἀγαθὴν ἐλπίδα. τὰ μὲν οὖν φαῦλα πάθη τοῦτον διαιρεῖται τὸν τρόπον· πάλιν δὲ τῶν περὶ Ἀριστοτέλην ἀστεῖα πάθη ἡγουμένων τὴν νέμεσιν, καὶ τὸν ἔλεον· τὸ γὰρ τοὺς ἀγαθοὺς δάκνεσθαι ἐπὶ τοῖς πλησίον, εἰ παρ' ἀξίαν εὐτυχοῦσι, νέμεσις καλεῖται· τὸ δὲ λυπεῖσθαι, εἰ παρ' ἀξίαν δυστυχοῦσιν, ἔλεος λέγεται, ταῦτα καὶ Ὅμηρος προσήκειν τοῖς ἀγαθοῖς νομίζει, ὅπου καὶ τῷ Διὶ ἀνατίθησιν αὐτά· ποιεῖ γὰρ ἄλλα τε, καὶ ταῦτα· Αἴαντος δ' ἀλέεινε μάχην Τελαμωνιάδαο, Ζεὺς γάρ οἱ νεμεσᾶθ' ὅτ' ἀμείνονι φωτὶ μάχοιτο· καὶ ἐν ἄλλοις, πάλιν οἰκτείρει τὸν αὐτὸν τρόπον διωκόμενον περὶ τεῖχος.

Περὶ δὲ ἀρετῆς, καὶ κακίας ψυχῆς, ἣν ἔχει δόξαν ὁ ποιητὴς ἐν πολλοῖς παρίστησιν. ἐπεὶ γὰρ τὸ μέν τι τῆς ψυχῆς νοερὸν, καὶ λογικόν ἐστι, τὸ δὲ ἄλογον, καὶ ἐμπαθὲς, καὶ διὰ τοῦτο μέσος θεοῦ, καὶ θηρίου γέγονεν ἄνθρωπος· τὴν μὲν ἄκραν ἀρετὴν, θείαν ἡγεῖται· τὴν δὲ ἄκραν κακίαν, θηριωδίαν· ὡς ὕστερον Ἀριστοτέλης ἐνόμισε, καὶ ταῦτα ἐμφανίζει ἐν ταῖς ὁμοιώσεσιν· ἀεὶ γὰρ τοὺς ἀγαθοὺς ὀνομάζει θεοειδεῖς, καὶ Διῒ μῆτιν ἀτάλαντον· τῶν δὲ φαύλων τοὺς μὲν δειλοὺς, φυζακινοῖς ἐλάφοισιν εἰκάζει, καὶ προβάτοις ἀσημάντοις, καὶ λαγωοῖς διωκομένοις· ἐπὶ δὲ τῶν προπετῶς, καὶ ἀνοήτως ὑπὸ ὀργῆς φερομένων φησὶν, οὔτ' οὖν

παρδάλιος τόσσον μένος, οὔτε λέοντος, οὔτε συὸς κάπρου ὀλοόφρονος, οὔτε μάλιστα θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει, ὅσον πάνθου υἷες ἐϋμμελίαι φρονέουσι· τοὺς δὲ λιπουμένων ἐμπαθέστερον ὀδυρμοὺς ἀηδόνων φωναῖς ἀπεικάζει· τέκνα ἀγρόται ἐξείλοντο, πάρος πετεηνὰ γενέσθαι· οἱ μὲν οὖν στωϊκοὶ, τὴν ἀρετὴν τίθενται ἐν τῇ ἀπαθείᾳ, ἐκείνοις ἑπόμενοι, ἐν οἷς πᾶν πάθημα ἀναιρεῖ λέγων περὶ μὲν λύπης· ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν, ὅς κε θάνησι νηλέα θυμὸν ἔχοντας· ἐπ' ἤματι δακρύσαντας. καὶ τίπτε δεδάκρυσαι πατρόκλεις ἠΰτε κούρη· περὶ δὲ ὀργῆς, ὡς ἔρις ἔκ τε θεῶν, ἔκ τ' ἀνθρώπων ἀπόλοιτο· περὶ δὲ τοῦ φόβου, μή τι φόβον δ' ἀγόρευε ἐπεὶ οὐδέ σε πεισέμεν οἴω, καὶ ὃς δ' ἤκεν ὑμέων βλήμενος, ἠὲ τυπεὶς θάνατον, καὶ πότμον ἐπίσπῃ, τεθνάτω· οὕτως καὶ προκαλούμενοι εἰς μονομαχίαν ἀφόβως ὅπλα κοῦσι· καὶ πλέους ἀνθ' ἑνὸς ἀνίστανται. καὶ ὁ τετρωμένος, οὐδὲν ἧσσον ἔχει τὸ θάρσος παραμένον ὥς που φησί· νῦν δέ μ' ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως· καὶ πᾶς ὁ γενναῖος ἀπεικάζεται λέοντι, ἢ κάπρῳ ἢ χειμάρρῳ ἢ λαίλαπι· οἱ δ' ἐκ τοῦ περιπάτου τὴν ἀπάθειαν ἀνέφικτον ἀνθρώπῳ νομίζουσι. τὴν δὲ μετριοπάθειαν εἰσάγοντες, τῷ τὴν ὑπερβολὴν τῶν παθῶν ἀναιρεῖν μεσότητι τὴν ἀρετὴν ὁρίζονται· καὶ ὅμηρος ἀεὶ παράγει τοὺς ἀρίστους οὔτε ἀγενεῖς, οὔτε μὴν ἀφόβους, ἢ ἀλύπους παντελῶς, ἐν τῷ μὴ ἄγαν ὑπὸ τοῖς πάθεσι κρατεῖσθαι, τῶν φαύλων διαφέροντας· φησὶ γοῦν, τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ· οὐδέ οἱ ἀτρέμας ἧσται· ἐρυταίτ' ἐν φρεσὶ θυμός· ἐν δέ τέ οἱ κραδίη· μεγάλα στέρνοισι πατάσσει κῆρας οἰομένῳ, πάταγος δέ τε γίνετ' ὀδόντων· τοῦ δ' ἀγαθοῦ, οὔτ' ἂρ τρέπεται χρὼς, οὔτέ τι λίην ταρβεῖ· ἄδηλον δὲ

ὅτι τοῦ ἀγαθοῦ τὸ λίαν φοβεῖσθαι ὑφελὼν, τὸ μέτριον καταλείπει· τοῦτο δὲ καὶ ἐπὶ τῶν ὁμοίων λύπης τε, καὶ ὀργῆς χρὴ νοεῖν· τοιοῦτόν ἐστι κἀκεῖνο· τρῶας μὲν τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον, ἕκτορι τ' αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν. οἱ μὲν γὰρ ἄλλοι καὶ ὁρῶντες, ἔτρεμον· ὁ δ' ἐν τῷ κινδύνῳ καθεστὼς ἀνδρεῖος ὢν, μόνον ἠγωνία· ὅθεν ἄλλως μὲν ποιεῖ τὸν δόλωνα, καὶ τὸν λυκάονα φοβουμένους. ἄλλως δὲ τὸν αἴαντα, καὶ τὸν μενέλαον, ἐντροπαλιζομένους, καὶ βάδην ὑποχωροῦντας, ὥσπερ ἀπωσαμένους σταθμοῦ λέοντας· ὡσαύτως δὲ καὶ λυπουμένων διαφορὰς ἐπιδείκνυσι, καὶ ἡδομένων ὁμοίως· ὥσπερ ὁ μὲν ὀδυσσεὺς διηγούμενος ὃν τρόπον τοὺς κύκλωπας ἐξηπάτησεν, ἔφη· ἐμὸν δ' ἐγέλασσε φίλον κῆρ· οἱ δὲ μνηστῆρες πεσόντα τὸν πτωχὸν ἰδόντες, χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον· φαίνεται δὲ ἐν κατωτέροις ἡ τῶν μετρίου διαφορά· καὶ ὁ μὲν ὀδυσσεὺς τῆς ἑαυτοῦ γυναικὸς ἐρῶν, καὶ κλαίουσαν ἐπ' αὐτῷ ὁρῶν, φέρει· ὀφθαλμοὶ δ' ὡσεὶ κέρα ἕστασαν, ἠὲ σίδηρος· τῶν δὲ μνηστήρων τῆς αὐτῆς ἐρώντων τῶν θεασαμένων αὐτὴν, λύτο γούνατα· ἔρως δ' ἄρα θυμὸν ἔθελγε· πάντες δ' ἠγήσαντο παραὶ λεχέεσσι κλιθῆναι· τοιαῦτα μέν ἐστι τὰ παρὰ τῷ ποιητῇ περὶ ψυχῆς δυνάμεων, καὶ παθῶν· περὶ δὲ ἀγαθῶν, καὶ εὐδαιμονίας, πολλῶν εἰρημένων παρὰ τοῖς φιλοσόφοις.

Τ ὸ μὲν τὴν ἀρετὴν τῆς ψυχῆς μέγιστον εἶναι τῶν ἀγαθῶν κατὰ πάντα συνέστηκεν· ἀλλ' οἱ μὲν στωϊκοὶ τὴν ἀρετὴν αὐτάρκη ἡγοῦνται, πρὸς εὐδαιμονίαν λαβόντες τὸ ἐνδόσιμον ἐκ τῶν ὁμηρικῶν τούτων· ἐν οἷς τὸν σοφώτατον, καὶ φρονιμώτατον πεποίηκεν, ὑπὲρ εὐκλείας πόνου καταφρονοῦντα, καὶ ἡδονῆς ὑπερορῶντα· τὸ μὲν πρότερον, οὕτως ἀλλ' οἷον τόδ' ἔρεξε, καὶ ἔτλη καρτερὸς ἀνήρ· αὐτὸν

μὲν πληγῇσιν ἀεικελίῃσι δαμάσσας· σπεῖρα κάκ᾽ ἀμφ᾽ ὤμοισι βαλὼν οἰκῆϊ ἐοικὼς, ἀνδρῶν δυσμενέων κατέδυ πόλιν· τὸ δεύτερον δὲ οὕτως· ἡ μὲν αὐτόθ᾽ ἔρυκε καλυψὼ δῖα θεάων· ὡς δ᾽ αὔτως, κίρκη κατερήτυεν ἐν μεγάροισιν αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι· ἀλλ᾽ ἐμὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·

Μάλιστα δὲ ἐν τούτοις τὴν τῆς ἀρετῆς δόξαν συνίστησιν, ἐν οἷς τὸν μὲν ἀχιλλέα ποιεῖ οὐ μόνον ἀνδρεῖον, ἀλλὰ καὶ κάλλιστον τὸ εἶδος, καὶ ποδωκέστατον, καὶ εὐγενέστατον, καὶ πατρίδος ἐπιφανοῦς· καὶ ὑπὸ τοῦ μεγίστου τῶν θεῶν βοηθούμενον, τὸν δὲ ὀδυσσέα συνετὸν μὲν, καὶ καρτερὸν τῇ ψυχῇ, τὰ δὲ ἄλλα οὐχ ὁμοίᾳ τύχῃ κεχρημένον· ἡλικίας τε, καὶ ὄψεως οὐκ ἴσης, καὶ γονέων οὐ πάντῃ ὀνομαστῶν, καὶ πατρίδος ἀδόξου, καὶ ἀπεχθόμενον ἑτέρῳ θεῷ, ὧν οὐδὲν ἐκώλυεν αὐτὸν εἶναι εὐκλεᾶ, τὴν τῆς ψυχῆς ἀρετὴν κεκτημένον·

Οἱ δ᾽ ἐκ τοῦ περιπάτου πρωτεύειν μὲν τὰ τῆς ψυχῆς ἀγαθὰ νομίζουσιν, οἷον φρόνησιν, ἀνδρείαν, σωφροσύνην, δικαιοσύνην· δεύτερα δὲ εἶναι τὰ τοῦ σώματος, οἷον, ὑγίειαν, ἰσχὺν, κάλλος, τάχος· τρίτα δὲ τὰ ἐκτὸς, οἷον εὐδοξίαν εὐγένειαν, πλοῦτον· ἐπαινετὸν μὲν γὰρ εἶναι, καὶ θαυμαστὸν τὸ ἐν ἀλγηδόσι, καὶ νόσῳ, καὶ ἀπορίᾳ, καὶ συμφοραῖς ἀβουλήτοις, χρῆσθαι τῇ ἀρετῇ τῆς ψυχῆς ἀντεχούσης τοῖς κακοῖς, οὐ μέντοι αἱρετὸν, οὐδὲ μακάριον·

Τὸ δ᾽ ἐν ἀγαθοῖς νοῦν ἔχειν, τῷ ὄντι εὔδαιμον· οὐδὲ γὰρ τὴν κτῆσιν μόνην τῆς ἀρετῆς, ἀλλὰ καὶ τὴν χρῆσιν, καὶ τὴν ἐνέργειαν εἶναι καλόν· ταῦτα δὴ καὶ ὅμηρος δείκνυσιν ἄντικρυς· τοὺς μὲν γὰρ θεοὺς, ἀεὶ ποιεῖ δοτῆρας ἐάων, τουτέστι τῶν ἀγαθῶν, ἃ καὶ εὔχονται οἱ ἄνθρωποι παρέχειν αὐτοῖς τοὺς θεοὺς, οὐκ ἀνωφελῆ δηλονότι ὄντα αὐτοῖς, οὐδὲ ἀδιάφο

ρα, ἀλλὰ πρὸς εὐδαιμονίαν χρήσιμα·

Τίνα δ᾽ ἐστὶ τὰ ἀγαθὰ, ὧν ἐφίενται οἱ ἄνθρωποι, καὶ δι᾽ ἃ
μακαρίζονται, ἐν πολλοῖς διασαφεῖ. ἅμα μὲν πάντα
ἐπὶ τοῦ ἑρμοῦ, οἷος δὴ σὺ δέμας, καὶ εἶδος ἀγητὸς, πέπνυ
σαι δὲ νόῳ, μακάρων δ᾽ ἔξεσσι τοκήων· μαρτυρεῖ γὰρ
αὐτῷ κάλλος σώματος, καὶ φρόνησιν, καὶ εὐγένειαν. τὰ
δὲ κατὰ μέρος, τῷ δὲ θεοὶ κάλλος τε, καὶ ἠνορέην ἐρα
τεινὴν ὤπασαν, καὶ θεσπέσιον πλοῦτον κατέχευε κρονί-
ων. δῶρον γὰρ ὅτι καὶ τοῦτο τοῦ θεοῦ· ζεὺς δ᾽ αὐτὸς νέμει
ὀλύμπιος ἀνθρώποισι·

Πότε δὲ καὶ τὴν τιμὴν ἡγεῖται καλόν· τιοίμην δ᾽ ὡς τίετ᾽
ἀθηναίη, καὶ ἀπόλλων· πῶς ἢ τὴν εὐπαιδίαν, ὡς ἀγα-
θὸν, καὶ παῖδα καταφθιμένοιο λιπέσθαι. πῶς δὲ τὴν τῶν
οἰκείων ἀπόλαυσιν, πέμπετέ με σπείσαντες ἀπήμο-
να· χαίρετε δ᾽ αὐτοὶ ἤδη γὰρ τετελέσται ἅ μοι φίλος ἤθε-
λε θυμὸς, πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ οὐρανίω
νες ὄλβια ποιήσειαν· ἀμύμονα δ᾽ οἴκοι ἄκοιτιν νοστήσας
εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν· ὑμεῖς δ᾽ αὖθι μένον
τες εὐφραίνοιτε γυναῖκας κουριδίας, καὶ τέκνα, θεοὶ
δ᾽ ἀρετὴν ὀπάσειαν παντοίην, καὶ μή τι κακὸν με
ταδήμιον εἴη·

Ὅτι δὲ ἐν τῇ τῶν ἀγαθῶν συγκρίσει, τοῦ πλούτου κρεῖσσον
ὅτι αὐτὸ τὸ δύνασθαι, δηλοῖ διὰ τούτων, ὃς καὶ χρυσὸν ἔ
χων, πόλεμον δ᾽ ἴεν ἠΰτε κούρη. νήπιος, οὐδέ τί οἱ τό γ᾽ ἐ
πήρκεσε λυγρὸν ὄλεθρον. καὶ, ὡς οὔ τοι χαίρων, τοῖσδε
κτεάτεσσιν ἀνάσσω. καὶ ὅτι τὸ φρονεῖν, τοῦ καλοῦ εἴδους ἄ
μεινον· ἄλλος μὲν γάρ τ᾽ εἶδος ἀκιδνότερος πέλει ἀ-
νὴρ, ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει·

Δῆλον μὲν οὖν ὅτι καὶ τὰ περὶ σῶμα καὶ ἐκτὸς εὐτυχή
ματα, ἀγαθὸν νομίζει· ὅτι δὲ ἄνευ τούτων οὐκ ἔστιν, αὐτὰρ

κης ἡ ἀρετὴ μόνη πρὸς εὐδαιμονίαν ἐν ἐκείνοις· δύο γὰρ ἄνδρας εἰς τέλος ἀρετῆς ἥκοντας ὑποθέμενος, τὸν μὲν νέστορα, καὶ τὸν ὀδυσσέα, καὶ τῶν μὲν ἄλλων διαφέροντας, ἀλλήλοις δὲ ὁμοίους φρονήσει, καὶ ἀνδρείᾳ, καὶ λόγων δυνάμει, οὐκέτι ὁμοίους ἐν ταῖς τύχαις πεποίηκεν, ἀλλὰ τῷ μὲν νέστορι, τοὺς θεοὺς ὄλβον ἐπικλῶσαι, γαμέοντί τε, γεινομένῳ τε· αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν, ἐν μεγάροισιν· υἱέας αὖ πινυτούς τε, καὶ ἔγχεσιν εἶναι ἀρίστους· τὸν δὲ ὀδυσσέα καίπερ πολύμητιν ὄντα, καὶ ἀγχίνοον, καὶ ἐχέφρονα, ἀποκαλεῖ δύστηνον πολλάκις· καὶ γὰρ τὸν μὲν, τὴν ἀνακομιδὴν πλεῦσαι ταχέως, καὶ ἀσφαλῶς· τὸν δὲ πλανηθῆναι χρόνῳ πολλῷ, καὶ πόνους, καὶ κινδύνους ὑπομένειν ἀεὶ μυρίους· οὕτως αἱρετὸν, καὶ μακάριόν ἐστιν ὅταν τῇ ἀρετῇ, συναιρομένη, καὶ μὴ ἀντιπράττουσα ἡ τύχη παρῇ·

Γ ῶς δὲ ἡ κτῆσις τῆς ἀρετῆς οὐδὲν ἐς ὄφελος ἂν μὴ καὶ ἐνεργῇ φανερὸν ἐκ τούτων· ὅπου ὁ μὲν πάτροκλος ἐπιπλήσσων τῷ ἀχιλλεῖ, λέγει αἰναρέτην· τίς σεῦ ἄλλος ὀνήσεται ὀψίγονός περ, αἴκε μὴ ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς· οὕτω γὰρ προσεῖπε τὸν τῇ πραξίᾳ ἀνωφελῆ ποιοῦντα τὴν ἀρετήν· ὁ δὲ ἀχιλλεὺς τὴν ἀπραξίαν ταύτην ὀδυρόμενός φησιν· ἀλλ' ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης, τοῖος ἐὼν, οἷος οὔτις ἀχαιῶν χαλκοχιτώνων· ἄχθεται γὰρ ὅτι τὴν ἀρετὴν κεκτημένος, οὐ κέχρηται αὐτῇ, ἀλλὰ μηνίων τοῖς ἀχαιοῖς· οὐδέ ποτ' ἐς ἀγορὰν πωλέσκετο κυδιάνειραν, ἀλλὰ φθινύθεσκε φίλον κῆρ αὖθι μένων· ποθέεσκε δ' ἀϋτήν τε, πτόλεμόν τε. καὶ γὰρ οὕτως ὁ φοῖνιξ ἐπαίδευε, μύθων τε ῥητῆρ' ἔμμεναι πρηκτῆρά τε ἔργων. ὅθεν καὶ τεθνεὼς ἄχθεται τῇ ἀπραξίᾳ λέγων· βουλοίμην κ' ἐπάρουρος ἐὼν, θητευέμεν ἄλλῳ ἀνδρὶ παρ' ἀκλήρῳ· ὧ

μὴ βίοτος πολὺς εἴη· ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν· καὶ ἐπιφέρει τὴν αἰτίαν· οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπ' αὐγὰς ἠελίοιο· τοῖος ἐὼν, οἷός ποτ' ἐνὶ τροίῃ εὐρείῃ·

Ἔτι τοίνυν οἱ στωϊκοὶ φίλους θεῶν τοὺς ἀγαθοὺς ἄνδρας ἀποφαίνοντες, παρ' ὁμήρου καὶ τοῦτο ἔλαβον, λέγοντος ἐπὶ τοῦ ἀμφιαράου, ὃν περὶ κῆρι φίλει ζεύς τ' αἰγίοχος, καὶ ἀπόλλων· καὶ ἐπὶ τοῦ ὀδυσσέως, χαῖρε δ' ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ· ἔστι δὲ τῶν αὐτῶν φιλοσόφων δόγμα, καὶ τὸ διδακτὴν εἶναι τὴν ἀρετὴν, ἔχουσαν μὲν ἀρχὴν τὴν εὐγένειαν· ὃ καὶ ὅμηρός φησι, τοίου γὰρ πατρὸς, ὃ καὶ πεπνυμένα βάζεις· ὑπὸ δὲ παιδείας, εἰς τὸ τέλειον προαγομένην·

Ἔστι γὰρ ἀρετῆς ἐπιστήμη τὸ ὀρθῶς βιοῦν· τουτέστιν, ὧν τοὺς εὖ βιωσομένους πράσσειν προσήκει· καὶ ταῦτα οὖν ἔστι παρ' ὁμήρῳ· λέγει γὰρ, νήπιον οὔπω εἰδόθ' ὁμοιΐου πολέμοιο, οὐδ' ἀγορέων. καὶ ἐν ἄλλοις, οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλός· καὶ ὁ φοῖνιξ φησὶν ἐπὶ τοῦ ἀχιλλέως· τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα, μύθων τε ῥητῆρ' ἔμμεναι, πρηκτῆρά τε ἔργων·

Ἐπεὶ γὰρ ὁ βίος ἐκ πράξεων, καὶ λόγων συνέστηκε, τούτων φησὶ διδάσκαλον ἑαυτὸν τοῦ νεανίσκου γεγονέναι. ἐκ δὲ τῶν εἰρημένων δηλονότι, πᾶσαν ἀρετὴν ἀποφαίνει διδακτήν· οὕτω μὲν οὖν πρῶτος ὅμηρος ἔν τε ἠθικοῖς, καὶ φυσικοῖς φιλοσοφεῖ·

Ἔχεται δὲ τῆς αὐτῆς θεωρίας, καὶ ἀριθμητικὴ, καὶ μουσικὴ, ἃς καὶ πυθαγόρας διαφερόντως ἐτίμησεν· ἴδωμεν οὖν εἰ καὶ τούτων ἔστι παρὰ τῷ ποιητῇ λόγος, ἀλλὰ μὴν πλεῖστος· ὀλίγα δὲ ἐκ πολλῶν παρατεθέντα ἐξαρκέσει.

Ὁ γὰρ πυθαγόρας τοὺς ἀριθμοὺς μεγίστην δύναμιν ἔχειν ἡγούμενος, καὶ πάντα εἰς ἀριθμοὺς ἀναφέρων τήν τε ἄστρων

τὰς περιόδους, καὶ τῶν ζώων τὰς γενέσεις, δύο τὰς ἀνωτάτω ἀρχὰς ἐλάμβανε, τὴν μὲν ὡρισμένην, μονάδα, τὴν δὲ ἀόριστον, δυάδα καλῶν· τὴν μὲν, ἀγαθῶν, τὴν δὲ, κακῶν οὖσαν ἀρχήν. ἡ μὲν γὰρ τῆς μονάδος φύσις ἐγγινομένη τῷ μὲν περιέχοντι, εὐκρασίαν· ψυχαῖς δὲ ἀρετὴν, σώματι δὲ, ὑγείαν· πόλεσι δὲ, καὶ οἴκοις, εἰρήνην, καὶ ὁμόνοιαν παρέχει· πᾶν γὰρ ἀγαθὸν, συμφωνίας οἰκεῖόν ἐστιν· ἡ δὲ τῆς δυάδος, πᾶν τοὐναντίον, ἀέρι, χειμῶνα, ψυχαῖς, κακίαν, σώμασι, νόσους, πόλεσι δὲ, καὶ οἰκείαις, στάσεις, καὶ ἔχθρας ἐγέννησε· πᾶν γὰρ κακὸν ἐκ διαστάσεως καὶ διαφορᾶς γίνεται. ὅθεν καὶ τὸν ἐφεξῆς ἀριθμῶν, τὸν μὲν ἄρτιον, ἐνδεᾶ, καὶ ἀτελῆ, τὸν δὲ περιττὸν, πλήρη τε, καὶ τέλειον ἀπέφηνε. ὅτι μιγνύμενός τε πρὸς τὸν ἄρτιον, ἀεὶ τὴν ἑαυτοῦ δύναμιν διασώζει· τοῦ περιττοῦ καὶ ἐν τούτοις ἐπικρατοῦντος, ἑαυτῷ τε συντιθέμενος γεννᾷ τὸν ἄρτιον· γόνιμος γάρ ἐστι, καὶ ἔχει δύναμιν ἀρχῆς, καὶ διαίρεσιν οὐκ ἐπιδέχεται. ἀεὶ τῆς μονάδος ἐν αὐτῷ περιούσης· ὁ δὲ ἄρτιος οὔτε γεννᾷ ποτε τὸν περισσὸν συντιθέμενος ἑαυτῷ, οὔτε ἐστὶν ἀδιαίρετος.

Καὶ ὁ Ὅμηρος τοίνυν τήν τε τοῦ ἑνὸς φύσιν, ἐν τῇ τοῦ ἀγαθοῦ μοίρᾳ, καὶ τὴν τῆς δυάδος ἐν τῇ τοῦ κακοῦ τιθεὶς φαίνεται πολλάκις, ἐνηέα τὸ ἀγαθὸν λέγων πολλάκις, καὶ ἐνείην τὴν τοιαύτην διάθεσιν, δύην δὲ τὴν κάκωσιν· καὶ ὅτι οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω· καὶ μήτε ἐν πολέμοις δίχα βάζειν, μήτ' ἐν βουλῇ ἀλλ' ἕνα ἔχοντες νόον, καὶ ἐπίφρονα βουλήν. ἀεὶ δὲ τῷ περιττῷ ἀριθμῷ χρῆται ὡς κρείσσονι· καὶ ὅτε τὸν σύμπαντα κόσμον πέντε μοίρας ἔχοντα ποιῶν, τὰς τρεῖς τούτων οὔσας μέσας διαιρεῖ· τριχθὰ δὲ πάντα δέδασται· ἕκαστος δ' ἔμμορε τιμῆς. διὸ Ἀριστοτέλης, πέντε εἶναι τὰ στοιχεῖα ἐνόμισεν, ὡς τοῦ

τριάδου, καὶ τελείου· ἐν παντὶ τὸ κράτος ἔχοντος, καὶ τοῖς μὲν
οὐρανίοις δαίμοσι, τὰ τρία ἀπονέμει· ὅτε γὰρ νέστωρ
τῷ ποσειδῶνι θύει· ἐννεάκις, ἐννέα ταύρους. καὶ τὸν ὀδυσσέα
θύειν κελεύει ὁ τειρεσίας. ἀρνειὸν, ταῦρόν, τε συῶν ἐπι
βήτορα κάπρον· ὁ δὲ ἀχιλλεὺς τῷ πατρόκλῳ ἐναγίζει
πάντα ἄρτια. ἵππους μὲν τέσσαρας, δώδεκα δὲ τρώων με
γαθύμων υἱέας ἐσθλοὺς, καὶ ἐννέα κυνῶν, ὄντων τοὺς δύο
ἐμβάλλει τῇ πυρᾷ, ἵνα τοὺς ἑπτὰ ἑαυτῷ ἀπολίπηται· καὶ
ἐν πολλοῖς τῷ τῶν τριῶν· καὶ πέντε, καὶ ἑπτὰ ἀριθμῷ χρῆ
ται. μάλιστα δὲ τῷ τῶν ἐννέα. ὣς νείκεσ' ὁ γέρων, τοὶ δ'
ἐννέα πάντες ἀνέσταν· καὶ ἐννέωροι γὰρ τοίγε· καὶ ἐννέα
πήχεες ἦσαν εὖρος· ἀτὰρ μῆκός τε γενέσθην ἐννεόρ-
γυοι· καὶ ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο· καὶ
ἐννῆμαρ ξείνισσε, καὶ ἐννέα βοῦς ἱέρευσε.
Τὶ δή ποτ' οὖν ἐστὶν ὁ τῶν ἐννέα ἀριθμὸς τελειότατος. ὅτι ἐστὶν
ἀπὸ τῆς πρώτου τριάδου τετράγωνος· καὶ τριαδάκις τριάδος
εἰς τρεῖς διαιρούμενος τριάδας· ὧν ἑκάστη πάλιν, εἰς τρεῖς
μονάδας διαιρεῖται· οὐ μόνον δὲ τὴν δύναμιν τῶν ἀριθμῶν
ἀλλὰ καὶ τὴν λογιστικὴν μέθοδον ὑπέδειξεν· ἐν μὲν τῷ κα
ταλόγῳ ποιήσας, τῶν μὲν πεντήκοντα νέες κίον· ἐν δὲ
ἑκάστῃ, κοῦροι βοιωτῶν ἑκατὸν, καὶ εἴκοσι βαῖνον· καὶ πά
λιν, πεντήκοντ' ἔσαν ἄνδρες· ἐξ ὧν λογίζεσθαι πάρε-
στιν, ὅτι τῶν νεῶν πασῶν οὐσῶν ἐγγὺς χιλίων διακοσίων,
καὶ ἐχουσῶν ἐξ ἑκατὸν ἀνδρῶν, ὁ σύμπας ἀριθμὸς, δώ
δεκά που μυριάδων γίνεται· πάλιν δὲ ἐπὶ τῶν τρώων φή-
σας, χίλι' ἄρ' ἐν πεδίῳ πυρὰ καίετο· πὰρ δὲ ἑκάστῳ, πεν
τήκοντ' ἔσαν ἄνδρες. παρέχει λογίζεσθαι, ὅτι ἦσαν πεν
τάκις μύριοι· ἄνευ τῶν συμμάχων· τὴν δὲ μουσικὴν οἰκειο
τάτην οὖσαν τῇ ψυχῇ, καθότι αὐτὴν ἁρμονία κεκραμένη
ἐκ διαφόρων ἀρχῶν· καὶ τοῖς μέλεσι, καὶ ῥυθμοῖς τότε

κεκελευμένον αὐτοῖς ἐπιτήδευσαν, καὶ τὸ σφοδρὸν ἀνίε-
σαν, οἵ τε πυθαγορικοὶ διὰ σπουδῆς εἶχον, καὶ πρὸ αὐτῶν
ὅμηρος. καὶ ἐγκώμιον μὲν αὐτῆς, ἐπὶ τῆς σειρήνων διεξέρ-
χεται, ᾧ καὶ ἐπιλέγει· ἀλλ' ὅ γε τερψάμενος νεῖται. καὶ πλείο-
να εἰδώς. ἄλλοτε δ' ἐν ταῖς εὐωχίαις τὴν κιθάραν παρα-
λαμβάνει, ὡς καὶ παρὰ τοῖς μνηστῆρσι. φόρμιγξ, ἣν ἄρα
δαιτὶ θεοὶ ποίησαν ἑταίρην. καὶ παρ' ἀλκινόῳ ὁ κιθαρῳ-
δὸς ἀνεβάλλετο καλὸν ἀείδειν. καὶ ἐν γάμοις αὐλοὶ φόρ-
μιγγές τε βοὴν ἔχον. καὶ ἐν ἔργοις ὅπου τρυγωμένης ὀπώ-
ρας παῖς φόρμιγγι λιγείῃ, ἱμερόεν κιθάριζε, λίνον δ' ὑ-
πὸ καλὸν ἄειδε. καὶ ἐν πολέμῳ αὐλῶν, συρίγγων τ' ἐνο-
πὴν ἀκούεσθαι λέγει. οὐδὲν δὲ ἧσσον καὶ εἰς πένθη παραλαμ-
βάνει τὴν μουσικὴν, θρήνων ἐξάρχους ἀοιδοὺς ποιῶν. ὡς τῇ
λειότητι τῶν μελῶν τὴν τραχύτητα τῆς ψυχῆς καταστέλλον-
τα. οὐκ ἄδηλον δὲ ὅτι διττή ἐστιν ἡ μελῳδία. ἡ μὲν, ἐν τῇ
φωνῇ, ἡ δὲ, ἐν ὀργάνοις, τοῖς τε ἐμπνευστοῖς, τοῖς τε ἐντα-
τοῖς. τῶν δὲ ἐν αὐτῇ φθόγγων, ὁ μέν, ἐστι βαρύς, ὁ δὲ, ὀξύς.
καὶ τούτων δὲ τὰς διαφορὰς, ὅμηρος ἔγνω. ὃς γυναῖκας
μὲν, καὶ παῖδας, καὶ γέροντας, ὀξυφώνους ποιεῖ διὰ τὸ
λεπτὸν τοῦ πνεύματος. τοὺς δὲ ἄνδρας, βαρυφώνους, ἔν τε
ἄλλοις, καὶ ἐν τούτοις. τῷ δὲ βαρυστενάχοντι, παρίστα-
το πότνια μήτηρ. ὀξὺ δὲ κωκύσασα, κάρη λάβε παι-
δὸς ἑοῖο. καὶ πάλιν, ὡς ὁ βαρυστενάχων, ἐπ' ἀρνειοῖσι
μετηύδα. οἱ δὲ γέροντες τέττιξιν ἐοικότες, ζώοις ὀξυ
φώνοις ἰσάζονται. καὶ ἐν τοῖς ὀργάνοις δὲ, αἱ χορδαὶ ὅ-
σαι λεπταί εἰσι, καὶ συντόνως κινοῦνται, ῥᾳδίως τέμνου-
σι τὸν ἀέρα. ὅθεν τὸν ὀξὺν φθόγγον ἀποτελοῦσιν. αἱ δὲ
παχεῖαι, βραδεῖαν ἔχουσαι τὴν κίνησιν, ἠχοῦσι βαρύ.
καθ' ὃν λόγον καὶ ὅμηρος τὴν μάστιγα, λιγυρὴν προσηγό-
ρευσεν. ἐπεὶ λεπτὴ οὖσα, ὀξὺν ἦχον ἀποδίδωσι. ταῦτα μὲν

ὅσα περὶ τῆς παρ' Ὁμήρῳ μουσικῆς·

Ἐπεὶ δὲ ἐν τούτοις καὶ Πυθαγόρου ἐμνημονεύσαμεν, ὧν μάλιστα ἤρεσκεν ἡ ἐχεμυθία, καὶ τὸ σιγᾶν, ἃ μὴ χρὴ λέγειν, θεασώμεθα εἰ καὶ Ὅμηρος ταύτην ἔχει τὴν γνώμην· ἐπί τε γὰρ τῶν παροινούντων ἔφη· καί τι ἔπος προέηκεν, ὅπερ τ' ἄρρητον ἄμεινον· καὶ τῷ Θερσίτῃ ἐπιπλήττει· Θερσῖτ' ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής, ἴσχεο· καὶ τὸν Ἰδομενέως καθαπτόμενος ὁ Αἴας, λέγει· αἰεὶ μύθοις λαβρεύεαι, οὐδέ τι σε χρὴ λαβραγόρην ἔμμεναι· καὶ τῶν στρατευμάτων εἰς μάχην συνιόντων. Τρῶες μὲν κλαγγῇ τ' ἐνοπῇ τ' ἴσαν ὄρνιθες ὥς· οἱ δ' ἄρ' ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοί· βαρβαρικὸν γὰρ ἡ κραυγή, ἑλληνικὸν δὲ ἡ σιωπή· διὸ καὶ τοὺς φρονιμωτάτους ἐγκρατεστάτους γλώσσης πεποίηκε, καὶ τὸν Ὀδυσσέα, τῷ υἱῷ διακελευόμενον· εἰ ἐτεόν γ' ἐμός ἐσσι, ἐμοὶ δέ σε γείνατο μήτηρ· μήτέ τι Λαέρτης ἴστω τόδε, μήτε συβώτης· μήτέ τις οἰκήων, μήτ' αὐτὴ Πηνελόπεια· καὶ πάλιν αὐτῷ παραινεῖ· σίγα, καὶ κατὰ σὸν νόον ἴσχανε, μηδ' ἐρέεινε·

Τοιαῦτα μὲν δὴ τῶν ἐνδόξων φιλοσόφων, τὰ ἐξ Ὁμήρου τὴν ἀρχὴν ἔχει δόγματα· εἰ δὲ δεῖ καὶ τὰς ἰδίας τινὰς αἱρέσεις ἑλομένων μνημονεῦσαι, εὕροιμεν ἂν κἀκείνους, παρ' Ὁμήρου τὰς ἀφορμὰς λαβόντας· Δημόκριτον μὲν, τὰ εἴδωλα ποιήσαντα ἐξ ἐκείνων· αὐτὰρ ὁ εἴδωλον τεῦξ' ἀργυρότοξος Ἀπόλλων· ἄλλους δὲ πλανηθέντας, οἷς ἐκεῖνος οὐχ ἑπόμενος, ἀλλὰ πρὸς τὸ παραπίπτοντα καιρὸν ἁρμοζόμενος, προϊέθηκεν· ἐπεὶ γὰρ ὁ Ὀδυσσεὺς παρ' Ἀλκινόῳ κατεχόμενος, ἡδυπαθείᾳ, καὶ τρυφῇ κεχρημένῳ πρὸς χάριν αὐτῷ διαλεγόμενος ἔφη· οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον εἶναι, ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα· δαιτυμόνες δ' ἀνὰ δώματ' ἀκουά

ζονται

ζονται ἀοιδοῦ· ἥμενοι ἑξείης· παρὰ δὲ πλήθωσι τράπεζαι σίτου, καὶ κρειῶν, μέθυ δ' ἐκ κρητῆρος ἀφύσσων οἰνοχόος φορέῃσι, καὶ ἐγχείῃ δεπάεσσι· τοῦτό τι μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι· τούτοις παραχθεὶς καὶ ἐπίκουρος, τὴν ἡδονὴν τέλος εὐδαιμονίας ἐνόμισε. καὶ ἐπεὶ αὐτὸς οὗτος ὁ ὀδυσσεὺς ποτὲ μὲν οὔλῃ, καὶ ἀπαλῇ χλανίδι ἠμπίσχετο, ποτὲ δὲ ῥακίοις· καὶ πήραις· καὶ νῦν μὲν τῇ καλυψοῖ συνενεπαύετο· νῦν δὲ ὑπὸ ἴρου, καὶ μελανθίου περιυβρίζετο, ταύτην εἰκόνα τοῦ βίου παραλαβὼν ἀρίστιππος, καὶ πενίᾳ, καὶ πόνοις συνηνέχθη ἐρρωμένως, καὶ ἡδονῇ ἀφειδῶς ἐχρήσατο.

Τῆς δὲ ὁμήρου σοφίας κἀκεῖνα καταμαθεῖν ἔστι δείγματα· ὅτι καλὰ, καὶ πολλὰ σοφῶν ἀνδρῶν ἀποφθέγματα προανεφώνησεν· οἷον τὸ, ἕπου θεῷ· ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τ' ἔκλυον αὐτοῦ· καὶ μηδὲν ἄγαν· καί δ' ἄλλῳ νεμεσῷ· ὅς κ' ἔξοχα μὲν φιλέῃσιν, δ' ἔξοχα ἐχθαίρῃσιν· ἀμείνω δ' αἴσιμα πάντα· καὶ ἐγγύα πάρα δ' ἄτα· δειλαί τοι δειλῶν γε, καὶ ἐγγύαι ἐγγυάασθαι· καὶ τὸ τοῦ πυθαγόρου πρὸς τὸν πυθόμενον, τίς ἐστι φίλος ῥηθὲν, ἄλλος ἐγὼ, ἶσον ἐμῇ κεφαλῇ·

Ἔστι δὲ τῆς αὐτῆς ἰδέας τῶν ἀποφθεγμάτων καὶ ἡ καλουμένη γνώμη, ἥπερ ἐστὶν ἀπόφασις καθολικὴ, περὶ τῶν κατὰ τὸν βίον λόγῳ συντόμῳ· καὶ τούτῳ δὴ χρησαμένων πάντων ποιητῶν καὶ φιλοσόφων, καὶ λογογράφων. καὶ γνωμικῶς τινα ἀποφαίνεσθαι ἐπιτηδευσάντων· πρῶτος ὅμηρος πολλὰς, καὶ ἀγαθὰς γνώμας ἐξήνεγκε, δι' ὅλης τῆς ποιήσεως· τοῦτο μὲν ἀποφαινόμενος, οἷόν ἐστιν ὃ βούλεται παραστῆσαι, ὡς ὅταν εἴπῃ· κρείσσων γὰρ βασιλεὺς, ὅτε χώσεται ἀνδρὶ χέρηϊ· τοῦτο δὲ ὡς δέον πράσσειν τι· οἷον, οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα.

Πολλὰς δὲ γνώμας, καὶ παραινέσεις ἀγαθὰς Ὁμήρου ἐξενεγκόντος παρέφρασαν οὐκ ὀλίγοι τῶν μετ' αὐτόν. ὧν τινὰ παραδείγματα οὐκ ἄκαιρόν ἐστι παραθέσθαι· οἷόν ἐστι τὸ Ὁμήρου· νήπιοι, οἳ Ζηνὶ μενεαίνομεν, ἀφρονέοντες, ἢ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες, ἢ ἔπει, ἠὲ βίῃ, ὃ δ' ἀφήμενος οὐκ ἀλεγίζει, οὐδ' ὄθεται· φησὶ γὰρ ἐν ἀθανάτοισι θεοῖσι κάρτεΐ τε, σθένεΐ τε, διακριδὸν εἶναι ἄριστος· τῷ ἔχεθ', ὅ, ττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ· παρὰ τοῦτο δέ ἐστι πυθαγορικὸν, ὅσσα τε δαιμονίαισι τύχαις βροτοὶ ἄλγε' ἔχουσιν. ὧν ἂν μοῖραν ἔχῃς πρᾴως φέρε μηδ' ἀγανάκτει, καὶ ἐπὶ τούτοις, τὸ εὐριπίδου· τοῖς πράγμασι γὰρ οὐχὶ θυμοῦσθαι χρεών· μέλλει γὰρ αὐτοῖς οὐδέν· ἀλλ' ὁ τυγχάνων τὰ πράγματ', ὀρθῶς ἂν τιθῇ πράσσει καλῶς· πάλιν Ὅμηρος μέν φησι· τέκνον ἐμὸν, τέο μέχρις ὀδυρόμενος, καὶ ἀχεύων, σὴν ἔδεαι κραδίην· ὁ δὲ πυθαγόρας, φείδου τῆς ζωῆς, μή μιν καταθυμοβορήσῃς· ἔτι Ὁμήρου εἰπόντος, τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε, θεῶν τε.

Ἀρχίλοχος τά τε ἄλλα αὐτοῦ μιμούμενος, καὶ τοῦτο μὲν παρέφρασεν εἰπών· τοῖς ἀνθρώποισι θυμὸς γλαῦκε λεπτίνεω παῖ· γίνεται θνητοῖς ὁποίην Ζεὺς ἐφ' ἡμέρην ἄγει. καὶ ἐν ἄλλοις Ὁμήρου εἰπόντος, ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα, ἄλλῳ δ' ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς ἐσθλόν. τοῦ δέ τε πολλοὶ ἐπαυρίσκονται ἄνθρωποι, καί τε πόλεις ἐσάωσε, μάλιστα δὲ αὐτὸς ἀνέγνω··

Εὐριπίδης παρὰ τοῦτο ἐποίησε· γνώμαις γὰρ ἀνδρὸς εὖ μὲν οἰκοῦνται πόλεις, εὖ δ' οἶκος· εἰς δ' αὖ πόλεμον ἰσχύει μέγα· σοφὸν γὰρ ἓν βούλευμα, τὰς πολλὰς χεῖρας νικᾷ· σὺν ὄχλῳ δ' ἀμαθία πλεῖστον κακόν· ἃ δὲ παρακελευό

μενον, τῷ ἑταίρῳ τὸν Ἰδομενέα πεποίηκεν· ὦ πέπον· εἰ μὲν δὴ πόλεμον περὶ τόνδε φυγόντε· αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ' ἀθανάτω τε ἔσεσθαι, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην, οὔτε κέ σε στέλλοιμι, μάχην ἐς κυδιάνειραν· νῦν δ' ἔμπης γὰρ κῆρες ἐφεστᾶσι θανάτοιο μυρίαι· ἃς οὐκ ἔστι φυγεῖν βροτὸν, οὐδ' ὑπαλύξαι· ἴομεν· ἠέ τῳ εὖχος ὀρέξομεν, ἠέ τις ἡμῖν·

Αἰσχύλος μὲν δεύτερος λέγων, οὕτως ἔφη· ἀλλ' οὔτε πολλὰ τραύματ' ἐν στέρνοις λαβὼν θνήσκει τις, εἰ μὴ τέρμα συντρέχοι βίου, οὔτ' ἐν στέγῃ τις ἥμενος παρ' ἑστίᾳ· φεύγει τι μᾶλλον τὸν πεπρωμένον μόρον· ἐν δὲ πεζῇ λέγει Δημοσθένης οὕτως· πέρας μὲν γάρ ἐστιν ἅπασιν ἀνθρώποις τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ· δεῖ δὲ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς, φέρειν δ' ὅτι ἂν ὁ θεὸς διδῷ γενναίως. πάλιν δὲ τὸ Ὁμήρου· οὔτοι ἀπόβλητ' ἐστὶ θεῶν ἐρικυδέα δῶρα· Σοφοκλῆς παρέφρασεν εἰπών· θεοῦ τὸ δῶρον τοῦτο· χρὴ δ' ὅσ' ἂν θεοὶ διδῶσι, φεύγειν μηδὲν ὦ τέκνον ποτέ· παρ' ἐκείνου δὲ τοῦ· καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή· Θεόκριτος εἶπεν· οὕνεκα οἱ γλυκὺ Μοῦσα κατὰ στόματος χέε νέκταρ· πῶς δὲ καὶ Ἄρατος παρέφρασε, τὸ μὲν, οἴη δ' ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο, εἰπών, ἄρκτου κυανέου πεφυλαγμένος Ὠκεανοῖο, τὸ δὲ θυμὸν γὰρ ὑπὲκ θανάτοιο φέρονται, εἰπών· ὀλίγον δὲ διὰ ξύλον ἄϊδ' ἐρύκει· καὶ περὶ μὲν τούτων, ἅλις·

Ὁ δὲ πολιτικὸς λόγος, ἔστιν ἐν τῇ ῥητορικῇ τέχνῃ, ἧς ἐντὸς Ὅμηρος πρῶτος γέγονεν, ὡς φαίνεται· εἰ γάρ ἐστιν ἡ ῥητορικὴ δύναμις, τοῦ πιθανῶς λέγειν τίς μᾶλλον Ὁμήρου ἐν τῇ δυνάμει ταύτῃ καθέστηκεν· ὃς τῇ τε μεγαλοφωνίᾳ πάντας ὑπεραίρει· ἔν τε τοῖς διανοήμασι τὴν ἴσην τοῖς

λόγοις ἰσχὺν ἐπιδείκνυται.

Καὶ πρῶτόν ἐστι τῆς τέχνης ἡ οἰκονομία ἣν δι' ὅλης τῆς ποιήσεως παρίστησι, καὶ μάλιστα ἐν ταῖς ἀρχαῖς τῶν πραγμάτων· οὐ γὰρ πόρρωθεν ἐμβαλὼν τὴν ἀρχὴν τῆς Ἰλιάδος ἐποιήσατο, ἀλλὰ καθ' ὃν χρόνον αἱ πράξεις ἐνεργότεραι, καὶ ἀκμαιότεραι κατέστησαν· τὰ δὲ τούτων ἀργότερα, ὅσα ἐν τῷ παρελθόντι χρόνῳ ἐγένοντο, συντόμως ἐν ἄλλοις τόποις παρεδιηγήσατο· τὸ δ' αὐτὸ καὶ ἐν τῇ Ὀδυσσείᾳ πεποίηκεν· ἀρξάμενος μὲν ἀπὸ τῶν τελευταίων τῆς πλάνης τοῦ Ὀδυσσέως χρόνων· ἐν οἷς καιρὸς ἦν ἤδη καὶ τὸν Τηλέμαχον εἰσάγειν· καὶ τὴν τῶν μνηστήρων ὕβριν ἐμφανίζειν. τὰ δὲ πρὸ τούτων ὅσα τῷ Ὀδυσσεῖ ἀλωμένῳ συνέπεσεν αὐτὸν παράγει διηγούμενον, ἃ καὶ δεινότερα, καὶ πιθανώτερα ἔμελλε φαίνεσθαι· ὑπ' αὐτοῦ τοῦ παθόντος λεγόμενα· ἀεὶ τοίνυν χρωμένων τῶν ῥητόρων πάντων τοῖς προοιμίοις ὑπὲρ τοῦ προσεκτικώτερον, ἢ εὐνούστερον ποιεῖν τὸν ἀκροατήν.

Αὐτὸς μὲν ὁ ποιητὴς κέχρηται προοιμίοις, τοῖς μάλιστα κινῆσαι καὶ παράγεσθαι πρὸς τὴν ἀκρόασιν δυναμένοις, ἔν τε τῇ Ἰλιάδι προαναφωνῶν ὅτι μέλλει λέγειν ὅσα διὰ τὴν Ἀχιλλέως ὀργήν, καὶ τὴν Ἀγαμέμνονος ὕβριν, κακὰ τοῖς Ἕλλησι συνέβη· καὶ ἐν τῇ Ὀδυσσείᾳ, ὅσοις πόνοις, καὶ κινδύνοις περιπεσὼν ὁ Ὀδυσσεύς, πάντων τῇ τῆς ψυχῆς συνέσει, καὶ καρτερίᾳ περιεγένετο, καὶ ἐν ἑκατέροις τῶν προοιμίων, τὴν Μοῦσαν παρακαλεῖ, ἵνα θειοτέραν, καὶ μείζονα τὴν δόξαν τῶν λεγομένων παραστήσῃ· πολλὰ δὲ τῶν εἰσαγομένων ὑπ' αὐτοῦ προσώπων λέγοντα ποιῶν ἢ πρὸς οἰκείους ἢ φίλους, ἢ ἐχθρούς, ἢ δήμους, ἑκάστῳ τὸ πρέπον εἶδος τῶν λόγων ἀποδίδωσιν, ὥσπερ ἐν ἀρχῇ πεποίηται αὐτῷ ὁ Χρύσης ἐν τοῖς πρὸς τοὺς Ἕλληνας λό-

γοις, χρησιμωτάτῳ προοιμίῳ κεχρημένος· συνάγεται γὰρ αὐτοῖς πρότερον κρατῆσαι τῶν πολεμίων, καὶ οἴκαδε ἀναστρέψαι, ἵνα τὴν παρ' αὐτῶν εὔνοιαν ἐπισπάσηται· ἔπειτα οὕτως ὑπὲρ τῆς παιδὸς παρακαλεῖ. ὁ δ' ἀχιλλεὺς ἐπὶ τῇ ἀπειλῇ τοῦ ἀγαμέμνονος θυμούμενος, μηνύει τὸν ὑπὲρ αὐτοῦ, καὶ τὸν ἑλλήνων λόγον, ἵνα κἀκείνους ἀκούσαντας, συνυστέρους καταστήσῃ· πάντας γὰρ ἐπὶ τὸν πόλεμον ἐστάλθαι, οὐκ ἰδίας τινὸς ἀπεχθείας ἕνεκα. ἀλλὰ ἐς χάριν αὐτοῦ τοῦ ἀγαμέμνονος, καὶ τοῦ ἀδελφοῦ αὐτοῦ· καὶ πολλὰ μὲν πεποιηκέναι ἑαυτὸν· τὸ δὲ γέρας, οὐ παρὰ τούτων, ἀλλὰ παρὰ τοῦ κοινοῦ τῶν ἑλλήνων εἰληφέναι· οἷς ἀντιλέγων ὁ ἀγαμέμνων, οὐκ ἀπορεῖ ὅπως καὶ αὐτὸς θεραπεύσῃ τὸ πλῆθος· φήσαντος γὰρ τοῦ ἀχιλλέως ἀπελεύσεσθαι ἐς τὴν πατρίδα, δι' ἣν ἔπαθεν ὕβριν, οὐκ εἶπεν ἄπιθι· ἀλλὰ φεῦγε, τὸ ἁπλῶς ῥηθὲν, εἰς τὸ ἀδοξότερον μεταβαλὼν· καὶ ὅτι οὐ παρακαλῶ σε μένειν· πάρεισι γὰρ καὶ ἄλλοι, οἵ τιμῆς ἀξιώσουσί με· ἦν δὲ καὶ τοῦτο τοῖς ἀκούουσι κεχαρισμένον·

Καὶ ἐπὶ τούτοις εἰσάγεται ῥήτωρ ὁ νέστωρ. ὃν ἡδυεπῆ, καὶ λιγὺν ἀγορητὴν προσεῖπε. τοῦ, καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή· οὗ μεῖζον ἐγκώμιον, οὐκ ἂν γένοιτο ῥήτορος· τί δ' οὗτος διαπράττεται τῷ λόγῳ· ἄρχεται μὲν ἀπὸ προοιμίου, δι' οὗ μετάγνωσιν ἐμποιεῖν πειρᾶται τοῖς διαφερομένοις, διεστῶσιν, ἐννοεῖν αὐτοὺς παρασκευάζων, ὅτι μαχόμενοι παρέξουσιν ἀφορμὴν χαρᾶς τοῖς πολεμίοις· πρόεισι δ' ἐνουθετεῖν ἑκάτερον, καὶ πείθεσθαι ἑαυτῷ, ὡς πρεσβυτέρῳ παραινῶν· καὶ ἐν τῷ σωφρονίζειν τὸν ἕτερον, κεχαρισμένα τῷ ἑτέρῳ λέγει. τῷ μὲν γὰρ ἀγαμέμνονι, παραινεῖ, μὴ ἀφαιρεῖσθαι τὸ δοθὲν τῷ πολλὰ κεκμηκότι γέρας· τῷ δ' ἀχιλλεῖ, μὴ ἐρίζειν τῷ βασιλεῖ, προ

κρινομένῳ· καὶ πρέποντα ἑκατέρῳ ἔπαινον· τῷ μὲν, ὡς πλεόνων βασιλεύοντι, τῷ δὲ, ὡς πλέον ἰσχύοντι· τοῦτον τὸν τρόπον πραΰνειν αὐτοὺς ἐπιχειρεῖ.

Τί δὲ, οὐχὶ καὶ ἐν τοῖς ἑξῆς ὁπότε εἶδε τὸν ὄνειρον ὁ Ἀγαμέμνων, ἐλπίδας ἀγαθὰς αὐτῷ φέροντα παρὰ τοῦ Διὸς, καὶ ὁπλίζειν τοὺς Ἕλληνας παρακελευόμενον, ῥητορικῇ χρῆται τέχνῃ, τοὐναντίον οἷς βούλεται πρὸς τοὺς πολλοὺς λέγων, ἵνα πεῖραν τῆς ὁρμῆς αὐτῶν λάβῃ, καὶ μὴ ἐπαχθὴς ᾖ, πολεμεῖν ἀναγκάζων ὑπὲρ ἑαυτοῦ· ἀλλ' αὐτὸς μὲν πρὸς χάριν λέγει· ἄλλος δέ τις τῶν πείθειν αὐτοὺς δυναμένων, προτρέπει μένειν, ὥσπερ τῇ ἀληθείᾳ τοῦ βασιλέως θέλοντος. καὶ γὰρ ἐν οἷς δημηγορεῖ, ἐμφαίνει ὅτι τοὐναντίον βούλεται· ὁ δὲ δεχόμενος τοὺς λόγους τούτους, ἐστὶν Ὀδυσσεὺς, παρρησίᾳ τῇ πρεπούσῃ χρώμενος· καὶ τοὺς μὲν ἀρίστους, λόγοις προσηνέσι πείθων, τοὺς δὲ ὑποδεεστέρους, καταπληκτικῶς ὑπακούειν τοῖς κρείττοσιν ἀναγκάζων· καὶ τὸ ἄτακτον, καὶ θορυβῶδες τῶν πολλῶν καταπαύσας, ἅμα πάντας πείθει λόγοις ἔμφροσι· μετρίως μὲν ὀνειδίσας, διότι οὐκέτι τελοῦσιν ἃ ὑπέσχοντο, καὶ ἅμα συγγνώμης ἀξιώσας, ὅτι πολλὼ χρόνον ἄπρακτοι μένοντες, τῶν φιλτάτων ἐστέρηνται· παρακλήσει δὲ, καὶ ἐλπίδι τῇ ἐκ τῶν μαντειῶν, συμπείθων μένειν.

Ὁμοίως δὲ καὶ ὁ Νέστωρ λόγους ἐξηλλαγμένους μὲν, εἰς ταὐτὸ δὲ τείνοντας ποιούμενος· καὶ πλείονι παρρησίᾳ πρὸς τοὺς ἤδη μεμαλαγμένους χρώμενος, πείθει τὸ πλῆθος, καὶ τὴν αἰτίαν τῆς ὀλιγωρίας· εἰς ὀλίγους τοὺς μηδενὸς ἀξίους ἀναφέρων, τοὺς πολλοὺς ἐντρέπει· προστίθησι δὲ καὶ ἀπειλὴν τοῖς ἀπειθοῦσι, καὶ εὐθέως συμβουλεύει τῷ βασιλεῖ, ὅπως χρὴ καταλέγειν τὰ στρατιωτικὰ τάγματα.

Πάλιν δὲ ἐν ταῖς κατὰ τὸν πόλεμον πράξεσι τῶν Ἑλλήνων,

τὰ μὲν, ἀτυχησάντων, τὰ δὲ, πταισάντων, καὶ ἐν φόβῳ καταστάντων, ὁ μὲν διομήδης ἅτε τὸ ἐκ τῆς νεότητος θράσος, καὶ τὴν ἐκ τῆς ἀριστείας παρρησίαν ἔχων, πρὸ τοῦ ἐπιδείξασθαι τὴν ἀνδραγαθίαν, σιωπῆς ἀξιώσας τὸ παρὰ τοῦ βασιλέως ὄνειδος, τότε ἐπιπλήσσει τῷ ἀγαμέμνονι, ὡς ὑπὸ ἀνανδρίας συμβουλεύοντι φεύγειν. φησὶ γὰρ ἀτρείδη, σοὶ πρῶτα μαχέσομαι ἀφραδέοντι· ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ, σὺ δὲ μή τι χολωθῇς· ἐν οἷς ἅμα μὲν νουθετεῖν αὐτὸν ἐπιχειρεῖ· ἅμα δὲ τὴν παρ' αὐτοῦ ὀργὴν παραιτεῖται· καὶ τὰ μὲν φθάνοντα διαπεπρᾶχθαι ἑαυτῷ, ἀνεπαχθῶς ὑπομιμνήσκει λέγων· ταῦτα δὲ πάντα ἴσασ' ἀργείων, ἠμὲν νέοι, ἠδὲ γέροντες·

Εἰς δὲ τὰ ἑξῆς προτρέπει τοὺς ἕλληνας τεχνικῶς ἐγκωμιάζων αὐτούς· δαιμόνι'· οὕτω που μάλα ἔλπεαι υἷας ἀχαιῶν, ἀπτολέμους τ' ἔμεναι, καὶ ἀνάλκιδας ὡς ἀγορεύεις· καὶ αὐτὸν τὸν ἀγαμέμνονα δυσωπεῖ, συγχωρῶν αὐτῷ εἰ βούλεται ἀπιέναι· τοὺς γὰρ ἄλλους ἐξαρκέσειν, ἢ κἂν πάντες φύγωσιν, αὐτόν γε σὺν τῷ ἑταίρῳ μένειν, καὶ μάχεσθαι. εἰπών νῶϊ δ' ἐγὼ σθένελός τε μαχησόμεθα· ὁ δὲ νέστωρ, τούτῳ μὲν γνώμης τὲ, καὶ πράξεως ἀρετὴν μαρτυρεῖ· ὅσα δὲ εἰς τέλος τῆς συμβουλῆς διαφέρει, ἑαυτὸν ὡς πρεσβύτερον δεῖν παραινεῖν ἀξιοῖ· καὶ ἐπέξεισι τῷ λόγῳ, τὴν πρὸς ἀχιλλέα πρεσβείαν παρασκευάζειν ἐπιχειρῶν·

Καὶ ἐν αὐτῇ δὲ τῇ πρεσβείᾳ, ποικίλαις τέχναις ποιεῖ χρωμένους τοὺς ῥήτορας· ὁ μὲν γὰρ ὀδυσσεὺς ἀρχόμενος τοῦ λόγου, οὐκ εὐθέως ἔφη, ὅτι ἀγαμέμνων μετεγνωκὼς ἐπὶ τῇ τῆς βρισηΐδος ἀφαιρέσει, τήν τε κόρην ἀποδίδωσι, καὶ δῶρα τὰ μὲν, παραυτίκα πέμπει, τὰ δ' ὕστερον ἐπαγγέλλεται· οὐ γὰρ ἦν χρήσιμον, οἰδοῦντος ἔτι τοῦ θυμοῦ,

ταῦτα ὑπομιμνήσκειν, ἀλλὰ πρῶτον ἠθέλησεν ἐμβαλεῖν
τὸν ἀχιλλέα εἰς οἶκτον τῶν ἑλληνικῶν ἀτυχημάτων·
εἶτα εἰπὼν ὕστερον βουληθεὶς ἐπανορθώσασθαι τὰς συμ
φορὰς, οὐκέτι δυνήσεται, μετὰ ταῦτα τῶν πηλέως πα
ραινέσεων ἀνέμνησεν ἑαυτοῦ μὲν ἀφαιρῶν τὸ ἐπαχθὲς,
τῷ δὲ μᾶλλον οἷον ῥέπειν δυναμένῳ προσώπῳ τῷ
τοῦ πατρὸς προσθεὶς τὸν λόγον· καὶ ὅτε ἐδόκει πραότε-
ρον αὐτὸν εἶναι, τότε καὶ τῶν ἀγαμέμνονος δώρων ἐμνη
μόνευσε· καὶ πάλιν εἰς τὰς ὑπὲρ τῶν ἑλλήνων δεήσεις
μετέβαλε τὸν λόγον· ὅτι εἰ καὶ δικαίως ἀγαμέμνων
μέμφεται, καλὸν γοῦν σῶσαι τοὺς μηδὲν εἰς αὐτὸν ἐξη
μαρτηκότας·

Ἐχρῆν δὲ καὶ τὸν ἐπίλογον, μηδὲν τῶν λυπούντων ἔχειν τὸν
ἀκούοντα ἐπεὶ καὶ μάλιστα μνημονεύεται τὰ τέλη τῶν
λόγων· ἡ δὲ τελευταία παράκλησις ἔχει τι καὶ διεγερτι
κὸν ἐπὶ τοὺς πολεμίους ὡς καὶ αὐτοῦ καταφρονοῦντας. νῦν
δὲ ἄν φησιν ἕλοις τὸν ἕκτορα, ὅσου κατεναντίον στάιη· ἐπεὶ
οὐδένα τῶν ἑλλήνων ἑαυτῷ φησὶν εἶναι ὅμοιον· ὁ δὲ φοῖ
νιξ δεδοικὼς μὴ ἐνδεέστερον ἢ προσῆκε, χρῆται τῇ δεή
σει, δάκρυα προΐεται· καὶ πρῶτον μὲν τῇ ὁρμῇ αὐτοῦ συν
τίθεται, φήσας μὴ ἀπολειφθήσεσθαι αὐτοῦ, εἰ ἀποπλέοι·
τοῦτο δὲ ἦν αὐτῷ κεχαρισμένον, καὶ τὴν αἰτίαν λέγει, ὅπως
τρέφειν αὐτὸν ἐπιστεύθη παρὰ τοῦ πηλέως, νήπιον παρα
λαβὼν, καὶ διδάσκαλος ἔργων, καὶ λόγων εἶναι ἠξιώθη·

Παραδιηγεῖται δὲ καὶ τὰς ἐπὶ τῆς νεότητος ἁμαρτίας αὐ
τοῦ, ἐμφαίνων ὡς καὶ ἄβουλον ἡ τοιαύτη ἡλικία, καὶ προϊὼν
οὐδὲν τῶν εἰς προτροπὴν παραλείπει πᾶσι τοῖς κεφα-
λαίοις ῥητορικῶς χρώμενος, ὅτι διαλλάχθαι καλὸν τῷ
ἱκετεύοντι, καὶ δῶρα πέμποντι, καὶ πρέσβεις τοὺς ἀρί-
στους, κἀκείνων τιμιωτάτους ἀπεσταλκότι· καὶ ὅτι καὶ αὐτὸς

δίκαιός ἐστιν ἀκουσθῆναι σοφός τε ὢν, καὶ διδάσκαλος· καὶ ὅτι μεταγνώσεται προϊέμενος τὸν παρόντα καιρόν. καὶ παραδείγματι χρῆται τῷ κατὰ μελέαγρον διηγήματι· ὅτι κἀκεῖνος παρακαλούμενος ὑπὸ τῶν οἰκείων βοηθεῖν τῇ πατρίδι, οὐ συγκατετίθετο, ἕως ὑπὸ τῆς ἀνάγκης τῶν καταλαβουσῶν τὴν πόλιν συμφορῶν, ἐπὶ τὸ ἀμύνειν ἐτράπετο· αἴας δὲ οἰκτοῦ μὲν, καὶ ἱκεσίας, οὐδὲ ἐδεήθη· παρρησίᾳ δὲ χρησάμενος, καθελεῖν τὸ φρόνημα τοῦ ἀχιλλέως διέγνω. τὰ μὲν εὐκαίρως ἐπιπλήττων, τὰ δὲ, εὐγενῶς παρακαλῶν, ἵνα μὴ τελέως παροξύνῃ. οὕτω γὰρ ἥρμοζε τῷ τῆς ἀρετῆς μετειληφότι· πρὸς δὲ τούτων ἕκαστον ὁ ἀχιλλεὺς ἀποκρινόμενος, ἦθος γενναῖον ἅμα, καὶ ἁπλοῦν ἐμφαίνει· τοῖς μὲν γὰρ ἄλλοις ἐλεγκτικῶς ἅμα, καὶ μεγαλοφρόνως ἀντιλέγει, αἰτίας εὐλόγους τῆς ὀργῆς παριστάς· αἴαντι δὲ ἀπολογεῖται, καὶ ὀδυσσεῖ μὲν ἔφη ἀποπλεύσεσθαι τῇ ὑστεραίᾳ· καμπτόμενος δέ πως ταῖς φοίνικος δεήσεσι, βουλεύεσθαί φησι περὶ τοῦ ἀπόπλου· ἐκνικηθεὶς δὲ ὑπὸ τῆς αἴαντος παρρησίας, ἐξομολογεῖται πᾶν, ὃ μέλλει ποιήσειν, ὅτι οὐ πρότερον ἔξεισιν ἐπὶ τὸν πόλεμον, πρὶν ἂν ὁ ἕκτωρ ἐπὶ τὰς σκηνὰς αὐτοῦ, καὶ τὰς ναῦς ἀφίκηται, τοὺς πολλοὺς τῶν ἑλλήνων ἀποκτείνας. ἔνθα φησὶν, ὅτι καίπερ ἐνθύμως μαχόμενον τὸν ἕκτορα παύσεσθαι νομίζω. καὶ γὰρ τοῦτο προειρημένον πρόσθεν ὑπὸ τοῦ ὀδυσσέως, περὶ τοῦ ἐνστῆναι τῇ ὁρμῇ τοῦ ἕκτορος ἀντέθηκεν·

Ἐν δὲ τοῖς τοῦ φοίνικος λόγοις κἀκεῖνο παρίστησιν, ὅτι τέχνη ἐστὶν ἡ ῥητορική· φησὶ γὰρ τῷ ἀχιλλεῖ· διότι παρέλαβόν σε νήπιον, οὔπω εἰδόθ᾽ ὁμοιΐου πολέμοιο, οὐδ᾽ ἀγορέων, ἵνα τ᾽ ἄνδρες ἀριπρεπέες τελέθουσι, τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα· μύθων τε ῥητῆρ᾽

ἔμεναι, πρηκτῆρά τε ἔργων· ἐν οἷς καὶ τοῦτο δείκνυσιν, ὅτι ἡ τῶν λόγων δύναμις μάλιστα τοὺς ἄνδρας εὐκλεεῖς ἀπεργάζεται·

Ἔστι δὲ καὶ ἐν ἄλλοις πολλοῖς τῆς ποιήσεως τόποις εὑρεῖν λόγους τῆς ῥητορικῆς τέχνης ἐχομένους· καὶ κατηγορίας, καὶ ἀπολογίας ὑποδείκνυσι τρόπον, ἔν τε ἄλλοις, καὶ ἐν οἷς ὁ ἕκτωρ καθάπτεται τοῦ ἀδελφοῦ, ὀνειδίζων αὐτῷ δειλίαν, καὶ ἀκολασίαν· καὶ ὅτι τοιοῦτος ὢν, ἠδίκει πόῤῥω ἀπῳκισμένους· ὅθεν αἴτιος κακῶν τοῖς οἰκείοις ἐγένετο· καὶ ὁ ἀλέξανδρος ἐκλύει τὸν θυμὸν τοῦ ἀδελφοῦ δικαίως ἐπιπλήσεσθαι συγκατατιθέμενος· καὶ τῷ ὑποσχέσθαι τὴν πρὸς τὸν μενέλαον μάχην, ἀπολυόμενος τὸ ἔγκλημα τῆς δειλίας·

Καὶ ὅτι μὲν τεχνίτης λόγων ὅμηρος, πᾶς τις ἂν εἴποι εὖ φρονῶν· δῆλα δὲ καὶ τἄλλα ἐξ αὐτῆς τῆς ἀναγνώσεως· οὐκ ἠμέλησε δὲ οὐδὲ χαρακτηρίσαι τοὺς ῥήτορας· τὸν μὲν γὰρ νέστορα ἡδὺν, καὶ προσηνῆ τοῖς ἀκούουσιν εἰσάγει· τὸν δὲ μενέλαον, βραχυλόγον, καὶ εὔχαριν, καὶ τοῦ προκειμένου τυγχάνοντα· τὸν δὲ ὀδυσσέα, πολλῇ, καὶ πυκνῇ τῇ δεινότητι τῶν λόγων κεχρημένον· ταῦτα γὰρ τοῖς δυσὶ τούτοις ἥρωσιν, ὁ ἀντήνωρ μαρτυρεῖ ἀκούσας αὐτῶν, ὁπότε πρεσβεύοντες ἀφίκοντο εἰς τὴν ἴλιον·

Καὶ ταύτας τὰς ἰδέας τῶν λόγων ὅμηρος παρίστησιν, αὐτὸς ἐν τῇ ποιήσει δείξας ἁπάσῃ· οἶδε δὲ καὶ τὴν ἀντίθεσιν τῶν λόγων ἀπὸ τῶν ἐναντίων ἐπὶ παντὸς πράγματος τιθεμένων, καὶ τὸ αὐτὸ κατασκευαζόντων, καὶ ἀναιρούντων διὰ τὴν εὐπορίαν τῆς λογικῆς ἕξεως· φησὶ γὰρ στρεπτὴ δὲ γλῶσσά ἐστι βροτῶν, πολέες δ' ἐνὶ μῦθοι· παντοίων δὲ πολὺς νομὸς ἔνθα, καὶ ἔνθα· ὁπποῖόν κ' εἴπησθα ἔπος, τοῖον κ' ἐπακούσῃς·

Ἐπίσταται δὲ ταῦτα καὶ διὰ πολλῶν λέγειν, καὶ δι' ὀλίγων ἐπαναλαμβάνειν, ὅπερ καλεῖται ἀνακεφαλαίωσις, καί ἐστιν ἐν χρήσει παρὰ τοῖς ῥήτορσιν. ὁπόταν δέῃ πολλὰ πράγματα εἰρημένα ἀναμνῆσαι συντόμως. ἃ γὰρ διηγήσατο ὁ ὀδυσσεὺς παρὰ τοῖς φαίαξιν ἐν τέτταρσι ῥαψῳδίαις, ταῦτα πάλιν διὰ βραχέων διέξεισιν ἐν τούτοις· ἤρξατο δ' ὡς πρῶτον κίκονας δάμασ', αὐτὰρ ἔπειτα, καὶ τὰ ἑξῆς·

Τοῦ δὲ πολιτικοῦ λόγου ἔχεται καὶ ἡ τῶν νόμων ἐπιστήμη, καὶ οὐδὲ ταύτης ἐκτὸς τὸν ὅμηρον εὕροι μὲν ἄν. εἰ μὲν οὖν καὶ τὸ ὄνομα τοῦ νόμου ἦν κατ' αὐτὸν ἐν χρήσει, οὐκ ἔστι σαφῶς διορίσασθαι· οἱ μὲν γάρ φασι δῆλον αὐτὸν εἶναι, εἰδότα τοὔνομα τοῦ νόμου ἐν τῷ εἰπεῖν ἀνθρώπων ὕβριν, καὶ εὐνομίην, ἐφορῶντες· ἀρίσταρχος δὲ ᾤηθη τὴν εὐνομίαν εἰρῆσθαι, παρὰ τὸ εὖ νέμεσθαι· καίτοι καὶ ὁ νόμος λέγεσθαι ἔοικεν, ἀπὸ τοῦ νέμειν τὰ ἴσα πᾶσιν· ἢ, τὸ κατ' ἀξίαν ἑκάστῳ· ὅτι δὲ δύναμιν τῶν νόμων οἶδεν, εἰ μὴ καὶ ἐν γραφαῖς, ἀλλ' ἐν ταῖς γνώμαις τῶν ἀνθρώπων φυλασσομένην, ἐν πολλοῖς παρίστησι· τὸν γὰρ ἀχιλλέα ποιεῖ ὑπὲρ τοῦ σκήπτρου λέγοντα, νῦν αὖτέ μιν υἷες ἀχαιῶν ἐν παλάμαις φορέουσι δικασπόλοι, οἵτε θέμιστας πρὸς διὸς εἰρύαται. θέμιστες δέ, καὶ θεσμοὶ, οἱ νόμοι, ὧν τὴν δία ἀσκήσεως παραδίδωσιν. ὧ καὶ τὸν μίνωα τὸν τῆς κρήτης βασιλέα φησὶν ὀμιλεῖν. ἡ δ' ὁμιλία· νόμων μάθησις ἦν. ὡς καὶ πλάτων μαρτυρεῖ· σαφῶς δὲ καὶ ἐν ἐκείνοις δηλοῖ, ὅτι χρὴ νόμοις ἕπεσθαι, καὶ μὴ ἀδικεῖν. τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθέμιστος εἴη, ἀλλ' ὅγε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.

Πρῶτος τοίνυν ὅμηρος τὰ τῆς πολιτείας διεῖλεν· ἐν γὰρ τῇ ἀσπίδι, ἣν τοῦ κόσμου παντὸς μίμημα κατεσκεύασεν ἥφαιστος· τουτέστιν ἡ πνευματικὴ δύναμις ἐμπεριέχο

μένας, ἐποίησε δύο πόλεις· τὴν μὲν, ἐν εἰρήνῃ, καὶ εὐφροσύνῃ διάγουσαν· τὴν δ᾽ ἐν πολέμῳ χολάζουσαν· καὶ παραθεὶς τὰ ἑκατέρᾳ πρόσφορα παρίστησιν· ὅτι ὁ μὲν, πολιτικός ἐστι βίος, ὁ δὲ, στρατιωτικός.

Οὐ παρεῖδε δὲ οὐδὲ τὸν βίον τὸν γεωργικόν. ἀλλὰ καὶ τοῦτον ἔδειξεν ἐνάργειαν ἅμα, καὶ κάλλος περιθεὶς τοῖς λόγοις· ὃ δὲ, ἐν πάσῃ πόλει νενομοθέτηται τὸ εἶναι συνέδριον βουλῆς· καὶ τοῦτο προβουλεύεσθαι πρὸ τοῦ τὸν δῆμον συνιέναι, πρόδηλον ὅτι ἐστὶν ἐκ τῶν ὁμηρικῶν τούτων· βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων· συνάγει γὰρ ἀγαμέμνων τοὺς γέροντας, καὶ σκέπτεται περὶ αὐτοῦ, ὅπως ὁπλίσῃ τὸ πλῆθος πρὸς τὴν μάχην. καὶ ὅτι δεῖ τὸν ἄρχοντα πρὸ τῶν ἄλλων φροντίζειν τῆς πάντων σωτηρίας· ἐν τῷ αὐτῷ προσώπῳ διδάσκει, ᾧ καὶ παραινεῖ· οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα· καὶ ὅτι δεῖ τῷ ἡγουμένῳ πείθεσθαι τοὺς ὑποτεταγμένους· καὶ ὅπως ἑκάστῳ προσφέρεσθαι τὸν προτεταγμένον ὁ ὀδυσσεὺς ὑποδείκνυσι· τοὺς μὲν ἐντίμους, λόγοις προσηνέσι πείθων· τοῖς δὲ ἐκ τοῦ ὄχλου, πικρότερον ἐπιπλήσσων· ἀλλὰ καὶ τὸ ὑπανίστασθαι τοῖς ἀμείνοσι, παρὰ πᾶσι νενόμισται· ὃ καὶ αὐτοὶ οἱ θεοὶ ποιοῦσιν ἐπὶ τοῦ διός· οὐδέ τις ἔτλη μεῖναι ἐπερχόμενον, ἀλλ᾽ ἀντίοι ἔσταν ἅπαντες. νόμος παρὰ τοῖς πλείστοις τὸν πρεσβύτατον λέγειν· ὁ δὲ διομήδης ὑπὸ ἀνάγκης τοῦ πολέμου πρῶτος θαρσήσας λέγειν, συγγνωστὸς εἶναι ἀξιοῖ· καὶ μή κότῳ ἀγάσησθε. οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ᾽ ὑμῶν.

Κἀκεῖνο δὲ παρὰ πᾶσι νενόμισται, τὸ κολάζεσθαι τὰ ἑκούσια ἁμαρτήματα, τὰ δὲ ἀκούσια, συγγνώμης τυγχάνειν· τοῦτο πάλιν δείκνυσιν ὁ ποιητὴς, ἐν οἷς φησιν ὁ ἀοιδὸς, παρ᾽ αὐτῷ· καί κεν τηλέμαχος τάδε γ᾽ εἴποι σὸς φίλος υἱὸς, ὡς ἐγὼ οὔτι ἑκὼν ἐς σὸν δόμον, οὐδὲ χατί-

ζῶν πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας·
ἀλλὰ πολὺ πλέονες, καὶ κρείσσονες ἦγον ἀνάγκῃ·

Τριῶν δὲ οὐσῶν πολιτειῶν πρὸς δικαιοσύνην, καὶ εὐνομί-
αν βασιλείας τε, καὶ ἀριστοκρατίας· καὶ δημοκρατίας·
καὶ ταύταις πάλιν ἀντικειμένων τριῶν πρὸς ἀδικίαν, καὶ
παρανομίαν, τυραννίδος, ὀλιγαρχίας, ὀχλοκρατίας·
οὐδὲ ταύτας ὅμηρος ἀγνοεῖν ἔοικε. τὴν μὲν βασιλείαν δι'
ὅλης τῆς ποιήσεως ὀνομάζων, καὶ ἐγκωμιάζων· ὡς ἐν
τούτοις· θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων· τι-
μὴ δ' ἐκ διός ἐστι· φιλεῖ δέ ἑ μητίετα ζεύς· καὶ ὁ ποῖον δο-
κεῖ εἶναι τὸν βασιλέα σαφῶς δηλοῖ· λαῶν δ' οἶσιν ἄνασσε,
πατὴρ δ' ὣς ἤπιος ἦεν· καὶ οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔ-
τέ τι εἰπὼν ἐν δήμῳ· ἥτ' ἐστὶ δίκη θείων βασιλήων· τὴν δὲ
ἀριστοκρατίαν, ἐν οἷς βοιωτῶν βασιλέας πέντε καταριθ-
μεῖ· καὶ παρὰ τοῖς φαίαξι· δώδεκα γὰρ κατὰ δῆμον ἀρι-
πρεπέες βασιλῆες, ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δ' ἐγὼ
αὐτός· δημοκρατίας δὲ εἰκόνα ἐναργῶς ἐν τῇ κατασκευῇ
τῆς ἀσπίδος δηλοῖ· ἐν ᾗ δύο ποιήσας πόλεις, τὴν ἑτέραν,
δημοκρατεῖσθαί φησι, μηδενὸς ἡγουμένου, πάντων δὲ
πρὸς τὴν ἑαυτῶν βούλησιν κατὰ νόμους βιούντων, ἔνθα
καὶ δικαστήριον εἰσάγει, καὶ ἐν ἐκείνῃ γε τὴν δημοκρατί-
αν παρίστησιν, ἐν οἷς φησι· δῆμον ὑποδδείσας· δὴ γὰρ
κεχολώατο λίην· οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος ταφί-
οισιν, ἤκαχε θεσπρωτούς· οἱ δ' ἡμῖν ἄρθμιοι ἦσαν· τὸν δὲ
βιαίως, καὶ παρανόμως ἄρχοντα, τύραννον μὲν οὐ καλεῖ·
νεώτερον γὰρ τὸ ὄνομα, οἷος δὲ τοῖς ἔργοις γίνεται δείκνυ-
σιν ἐν τούτοις· εἰς ἔχετον βασιλῆα βροτῶν δηλήμονα πάν-
των, ὅς κ' ἀπὸ ῥῖνα τάμῃσι, καὶ οὔατα νηλέϊ χαλκῷ· καὶ
τὸν αἴγισθον δὲ τυραννικὸν ἀποφαίνει· ὃς ἀποκτείνας τὸν
ἀγαμέμνονα, ἐκράτει τῶν μυκηναίων, καὶ ὁ πότε ἀνῃρέθη

φησὶν, ὅτι οὐκ ἂν ἔτυχε ταφῆς εἴπερ μενέλαος παρῆν. τοῦτο γὰρ ἐπὶ τῶν τυράννων νενόμισται· τῷ δέ κε θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν· ἀλλ' ἄρα τόν γε κύνες τε, καὶ οἰωνοὶ κατέδαψαν κείμενον ἐν πεδίῳ· μάλα γὰρ μέγα μήσατο ἔργον·

Ὀλιγαρχίαν δὲ δηλοῦν δοκεῖ, διὰ τῆς τῶν μνηστήρων πλεονεξίας περὶ ὧν φησιν· οἱ δ' ὅσοι κραναὴν ἰθάκην κάτα κοιρανέουσι· τὴν δὲ ὀχλοκρατίαν ἐν τῇ τῶν τρώων πολιτείᾳ παραδίδωσιν, ἐν ᾗ, καὶ συναράμενοι πάντες ἀλεξάνδρῳ κακοῖς περιέπεσον· καὶ ὁ πρίαμος λοιδορεῖται τοῖς παισὶν, ὡς τούτων αἰτίοις, σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· καὶ ἄλλος δέ τις τῶν ἡρώων ὁ ἀντίμαχος χρυσὸν ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα, οὐκ εἴασχ' ἑλένην δόμεναι ξανθῷ μενελάῳ·

Ἐπεὶ δὲ τὸ παρὰ ἀνθρώποις δίκαιον τοῦτο νομίζεται, τὸ ἀπονεμητικὸν ἑκάστῳ τοῦ κατ' ἀξίαν· ἐν ᾧ μάλιστά ἐστι τὸ θεοὺς σέβειν, γονέας καὶ οἰκείους τιμᾶν, τὴν μὲν εἰς θεοὺς εὐσέβειαν ἐν πολλοῖς διδάσκει εἰσάγων τοὺς ἥρωας θύοντας, καὶ εὐχομένους, καὶ δῶρα ἀνατιθέντας τοῖς θεοῖς, καὶ ὕμνοις γεραίροντας αὐτούς. καὶ τῆς εὐσεβείας ἀμοιβὴν ἀπολαμβάνοντας τὴν παρὰ τῶν θεῶν ἐπικουρίαν· τὴν δὲ πρὸς τοὺς γενωμένους τιμὴν, ἐν τῷ τηλεμάχου προσώπῳ μάλιστα δείκνυσι, καὶ ἐν οἷς ἐπαινεῖ τὸν ὀρέστην, οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος ὀρέστης. πάντας ἐπ' ἀνθρώπους ἐπεὶ ἔκτανε πατροφονῆα;

Καὶ ὅτι τὸ γηροτροφεῖσθαι τοὺς γονέας ὑπὸ τῶν παίδων φύσει δίκαιον, καὶ ἐξ ἀμοιβῆς ὀφειλόμενον, διὰ μιᾶς λέξεως ἐδήλωσεν εἰπὼν, οὐδὲ τοκεῦσι θρέπτρα φίλοις ἀπέδωκεν· ἀδελφῶν δὲ εὔνοιαν, καὶ πίστιν πρὸς ἀλλήλους, ἐν τῷ ἀγαμέμνονι, καὶ μενελάῳ· φίλων δὲ ἐν ἀχιλλεῖ, καὶ πα

τρόκλῳ δείκνυσι· γυναικὸς δὲ σωφροσύνην, καὶ φιλανδρίαν ἐν τῇ πηνελόπῃ· ἀνδρὸς δὲ πόθον τῆς αὐτοῦ γυναικός, ἐν τῷ ὀδυσσεῖ παρίστησιν·

Ὅπως δὲ καὶ ὑπὲρ πατρίδος χρὴ πράσσειν· ἐν τούτῳ μάλιστα ἐδήλωσεν· εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης· καὶ πάλιν ὅπως τοὺς τῆς πολιτείας κοινωνοῦντας φιλίας ἔχειν δεῖ· ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος, ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος· πῶς δὲ τὸ ἀληθεύειν τίμιον, τὸ δὲ ἐναντίον φευκτόν; ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς ἀΐδαο πύλῃσιν· ὅς χ' ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ· καὶ ὅτι τοῦ μὲν βάζουσι, καὶ πῶς δ' ὄπιθεν φρονέουσι·

Τῶν δὲ οἴκων μάλιστα σωζομένων, ὁπόταν γυνὴ μήτε τὰς ἀπορρήτους διανοίας τοῦ ἀνδρὸς πολυπραγμονῇ, μήτε ἄνευ τῆς γνώμης αὐτοῦ πράσσειν τι ἐπιχειρῇ, ἑκάτερον ἐκ τῆς ἥρας ὑπέδειξε· τὸ μὲν πρότερον· τῷ διὶ λέγοντι περιθεὶς, ἥρη, μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους εἰδήσειν· τὸ δὲ ἕτερον τῇ ἥρᾳ, μήπως μοι μετέπειτα χολώσεαι, αἴκε σιωπῇ· οἴχομαι πρὸς δῶμα βαθυρρόου ὠκεανοῖο· τὸ δὲ καὶ τοὺς ἐξιόντας ἐπὶ πόλεμον, ἢ ἐν κινδύνῳ καθεστῶτας ἐντέλλεσθαί τι τοῖς οἰκείοις εἰθισμένον παρὰ πᾶσιν, οὐκ ἠγνόησεν ὁ ποιητής· ἡ μὲν γὰρ ἀνδρομάχη στένουσα τὸν ἕκτορα φησίν, οὐ γάρ μοι θνήσκων λεχέων ἐκ χεῖρας ὄρεξας· οὐδέ τί μοι εἶπας πυκινὸν ἔπος· οὗ τέ κεν αἰεὶ μεμνήμην νύκτας τε, καὶ ἤματα δακρυχέουσα· ἡ δὲ πηνελόπη, τῶν τοῦ ὀδυσσέως ἐντολῶν μνημονεύει, φήσαντος ὁπότε ἐξῄει· τῷ οὐκ οἶδ' ἤ κέν μ' ἀνέσει θεὸς ἤ κεν ἁλώω· αὐτοῦ ἐνὶ τροίῃ· σοὶ δ' ἐνθάδε πάντα μελόντων· μεμνῆσθαι πατρὸς, καὶ μητέρος ἐν μεγάροισιν, ὡς νῦν ἢ ἔτι μᾶλλον, ἐμεῦ ἀπονόσφιν ἐόντος· αὐτὰρ ἐπειδὴ παῖδα γενειήσαντα ἴδηαι, γήμασθ' ᾧ κ' ἐθέλησθα

τεὸν κατὰ δῶμα λιποῦσα· οἷς δὲ καὶ ἐπιτρόπους καὶ οἱ ἰὼν συνήκουσιν, ἐπέτρεπεν οἶκον ἅπαντα πείθεσθαί τε γέροντι, καὶ ἔμπεδα πάντα φυλάσσειν·

Τὰ δὲ ἐπὶ τοῖς θανάτοις τῶν οἰκείων πένθη· οὔτε ἄμετρα εἶναι ἀξιοῖ· (ἀγεννὲς γὰρ τοῦτο·) οὔτε παντελῶς ἐκκεκόφθαι ἐᾷ· (ἀδύνατον γὰρ τὸ ἀπαθὲς ἐπὶ ἀνθρώπων) ὅθεν λέγει τὰ τοιαῦτα· ἀλλ' ἤτοι κλαύσας, καὶ ὀδυρόμενος μεθέηκεν· τλητὸν γὰρ μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν· ἐν ἄλλοις δέ φησιν· ἀλλὰ χρὴ τὸν μὲν, καταθάπτειν ὅς κε θάνῃσι νηλέα θυμὸν ἔχοντας ἐπ' ἤματι δακρύσαντας· ἔγνω δὲ κἀκεῖνα ἃ καὶ νῦν ἐν ταῖς ταφαῖς νομίζεται ἔν τε ἄλλοις, καὶ ἐν τούτοις· ἔνθα ἑ ταρχύσουσι, κασίγνητοί τε ἔται τε, τύμβῳ τε, στήλῃ τε, τὸ γὰρ γέρας ἐστὶ θανόντων· καὶ διὰ τῆς ἀνδρομάχης φησὶν εἰς τὸν ἕκτορος νέκυν γυμνὸν κείμενον αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται γυμνὸν, ἀτάρ τοι εἵματ' ἐνὶ μεγάροισι κέονται λεπτά τε, καὶ χαρίεντα, τετυγμένα χερσὶ γυναικῶν· ἀλλ' ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ οὐδὲν σοί γ' ὄφελος ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς· ἀλλὰ πρὸς τρώων, καὶ τρωϊάδων κλέος εἶναι. οὕτω καὶ ἡ πηνελόπη τὴν ἐσθῆτα κατασκευάζει λαέρτῃ ἥρωϊ ταφήϊον· καὶ ταῦτα, μὲν μέτρια· τὸ δὲ πριανὰ τούτων ζῷα ἄλλα τε, καὶ ἀνθρώπους ἐπὶ κηδείᾳ τὸν ἀχιλλέα τῇ τοῦ πατρόκλου πυρᾷ, οὐκ ἐπαινῶν λέγει· διὸ καὶ ἐπιφωνεῖ· κακὰ δὲ φρεσὶ μήδετο ἔργα·

Καὶ τὰ πολυάνδρια ἢ πρῶτος ἤγειρε· τύμβον δ' ἐκ πεδίου ἕνα χεύομεν ἐξαγαγόντες· καὶ τοὺς ἐπιταφίους ἀγῶνας ἔδειξε πρῶτος ταῦτα μὲν κοινὰ τῶν τε ἐν εἰρήνῃ, καὶ τῶν ἐν πολέμῳ καθεστώτων· τὴν δὲ περὶ τοὺς πολέμους ἐμπειρίαν, ἣν καὶ τακτικήν τινες καλοῦσιν. ἡ ποίησις πεποικιλμένη μὲν πεζομαχίαις, τειχομαχίαις, ἐπιναυμαχίαις,

μαχίαις, παρατάξεσι, μονομαχίαις, πολλὰ δὲ καὶ στρα-
τηγικὰ περιέχουσα, ὧν ὀλίγα παραθέσθαι ἐστὶν ἄξιον.

Ἐν γὰρ ταῖς παρατάξεσιν ἀεὶ χρὴ προτετάχθαι τὸ ἱππικὸν,
καὶ ἕπεσθαι τὸ πεζόν· καὶ τοῦτο δείκνυσιν οὕτως· ἱπ-
πῆας μὲν πρῶτα σὺν ἵπποισι, καὶ ὄχεσφι, πεζοὺς δ' ἐ-
ξόπιθεν στήσας, πολέας τε, καὶ ἐσθλούς. καὶ τὸ εἶναι ἐν
τοῖς στρατιώταις ἡγεμόνας κατὰ τάξεις· ἑπτὰ δ' ἔσαν ἡ-
γεμόνες φυλάκων. ἑκατὸν δὲ ἑκάστῳ κοῦροι ἅμ' ἔστειχον,
δολίχ' ἔγχεα χερσὶν ἔχοντες.

Καὶ τῶν ἡγεμόνων, τοὺς μὲν προαγωνίζεσθαι ἐν πρώτοις τε-
ταγμένους· τοὺς δὲ κατόπιν γενομένους, ἐπείγειν τοὺς λειπο-
μένους πρὸς τὴν μάχην· οἱ δ' ἀμφ' ἰδομενῆα δαΐφρονα
θωρήσσοντο· ἰδομενεὺς μὲν, ἐνὶ προμάχοισι συῒ εἴ-
κελος ἀλκὴν, μηριόνης δ' ἄρα οἱ πυμάτας ὄτρυνε
φάλαγγας.

Καὶ ὅτι δεῖ τοὺς δυνάμει διαφέροντας ἐν τοῖς ἔξω στρατο-
πέδοις ὡς περὶ τεῖχος τῶν λοιπῶν περιβεβλημένους, τὸν
δὲ βασιλέα ἐν τῷ ἀσφαλεστάτῳ, τουτέστι τῷ μεσαιτάτῳ
κατασκηνοῦν δείκνυσιν, ἐν τῷ τοὺς μὲν γενναιοτάτους τὸν
ἀχιλλέα, καὶ τὸν αἴαντα ἐν τοῖς ἐσχάτοις μέρεσι τῶν νε-
ῶν κατεσκηνωκέναι· τὸν δὲ ἀγαμέμνονα, καὶ τοὺς ἄλ-
λους ἀρίστους, ἐν τῷ μέσῳ. καὶ τὸ ἐν τῷ στρατοπεδεύε-
σθαι χάρακάς τε περιβάλλεσθαι, καὶ τάφρους ἀποσκά-
πτειν, εἰς εὖρος, καὶ βάθος, καὶ σκόλοψι κύκλῳ διαλαμ-
βάνειν, ὡς μήτε ὑπερπηδᾶν τινα διὰ πλάτος, μήτε διὰ
βάθος κατιέναι δύνασθαι, γίνεταί τε ἐν τοῖς πολεμίοις,
καὶ παρ' ὁμήρῳ· ἀπὸ γὰρ δειδίατο τάφρος εὐρεῖα οὔτ' ἄρ
ὑπερθορέειν σχεδὸν, οὔτε περῆσαι ῥηϊδίη· κρημνοὶ γὰρ
ἐπηρεφέες περὶ πᾶσαν ἕστασαν ἀμφοτέρωθεν· ὕπερ-
θεν δὲ σκολόπεσσιν ὀξέσιν ἠρήρειστο τοὺς ἕστασαν υἷες ἀχαι

ὧν πυκινοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν. καὶ μαχόμενοι θνήσκουσι γενναίως οἱ τούτοις ἑπόμενοι· μὴ μὰν ἀσπουδί γε, καὶ ἀκλειῶς ἀπολοίμην. ἀλλὰ μέγα ῥέξας τι ἐσσομένοισι πυθέσθαι. καὶ πάλιν. ὃς δέ κεν ὑμέων βλήμενος ἠὲ τυπεὶς, θάνατον, καὶ πότμον ἐπίσπῃ, τεθνάτω. οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης τεθνάμεν. καὶ τοῖς μὲν ἀριστεῦσι, γέρα νέμεται. ἄλλα δ' ἀριστήεσσι δίδου γέρα, καὶ βασιλεῦσι. τοῖς δὲ λειποτακτοῦσιν ἀπειλεῖ. ὃν δ' ἂν ἐγὼν ἀπάνευθε νεῶν ἐθέλοντα νοήσω, αὐτοῦ οἱ θάνατον μητίσομαι.

Ἐν δὲ ταῖς μάχαις, ὃν μὲν τρόπον, καὶ ὅπως διαφόρως, καὶ ποικίλως τοὺς ἥρωας ποιεῖ τιτρώσκοντας, καὶ τιτρωσκομένους, τί δεῖ λέγειν. ἐκεῖνο δ' ὑπομνῆσαι ἄξιον, ὅτι τοὺς μὲν πρόσθεν τετρωμένους, ἐνδοξοτέρους ἡγούμεθα, ἅτε τὴν ἐκ τοῦ συνεστάναι, καὶ παραμένειν προθυμίαν δεικνύοντας. τοὺς δὲ τὸ νῶτον, ἢ τὸ μετάφρενον πεπληγότας, ἀτιμοτέρους, ὡς ἐν τῷ φεύγειν τοῦτο πεπονθότας, καὶ ταῦτα ὅσα ἑκάτερα ἔστι παρ' Ὁμήρῳ. εἶπε γὰρ καὶ βλεῖο πονεύμενος, ἠὲ τυπείης, οὐκ ἂν ἐν αὐχέν' ὄπισθε πέσοι βέλος. οὐδ' ἐνὶ νώτῳ. ἀλλά κεν ἢ στέρνων, ἢ νηδύος ἀντιάσειε, πρόσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν. καὶ πάλιν. οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις. ἀλλ' ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασον. χρησίμως δὲ καὶ ἐν τῇ τροπῇ τῶν πολεμίων παραινεῖ μὴ περὶ τὰ σκῦλα γίνεσθαι, μὴ δὲ ἐνδιδόναι καιρὸν φυγῆς. ἀλλ' ἐγκεῖσθαι καὶ διώκειν. μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθεν μιμνέτω, ὥς κεν πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται. ἀλλ' ἄνδρας κτείνωμεν. ἔπειτα δὲ καὶ τὰ, ἕκηλοι νεκροὺς ἀμπεδίον συλήσετε τεθνειῶτας.

Ἔστι δὲ παρ' αὐτῷ πάσης ἡλικίας κατορθώματα, ὑφ' ὧν

πᾶς ὅστις ἂν ἐπαρθείη· ὁ μὲν, ἀκμάζων, ὑπὸ τοῦ Ἀχιλλέως, καὶ Αἴαντος, καὶ Διομήδους, ὁ δὲ νεώτερος, ὑπὸ τοῦ Ἀντιλόχου, καὶ τοῦ Μηριόνου· ὁ δὲ μεσαιπόλιος, ὑπὸ τοῦ Ἰδομενέως, καὶ τοῦ Ὀδυσσέως. ὁ δὲ γέρων, ὑπὸ τοῦ Νέστορος· καὶ πᾶς βασιλεὺς ὑπὸ τούτων ἁπάντων, καὶ τοῦ Ἀγαμέμνονος· τοιαῦτα μὲν τῶν πολιτικῶν λόγων, καὶ πράξεών ἐστι παρ' Ὁμήρῳ τὰ λήμματα·

Θεασώμεθα δὲ καὶ περὶ τῶν ἰατρικῶν, εἰ καὶ τούτων μὴ εἶχεν ἀπείρως Ὅμηρος· καὶ ὅτι μὲν πολλοῦ ἀξίαν τὴν τέχνην ὑπελάμβανε, δῆλον ἐκ τούτου· ἰατρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων· δοκεῖ δὲ ἡ ἰατρικὴ ἐπιστήμη εἶναι νοσερῶν, καὶ ὑγιεινῶν, ἅπερ ἐκ τούτων ἄντις μάθοι, ὅτι μὲν ἐπιστήμη. ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων· ὅτι δὲ ὑγιεινῶν καὶ νοσερῶν, φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρὰ, σημαίνει τούτων ἑκάτερον· ἔστι μὲν τῆς ἰατρικῆς, θεωρητικὸν μὲν, τὸ διὰ τῶν καθολικῶν λόγων, καὶ διὰ μεθόδου ἐπάγον ἐπὶ τὴν τῶν κατὰ μέρος γνῶσιν· τούτου δὲ αὖ μέρη, τὸ μὲν, σημειωτικὸν. τὸ δὲ, αἰτιολογικόν· πρακτικὸν δὲ τὸ, διὰ τῆς ἐνεργείας αὐτῆς βαδίζον· τούτου δὲ μέρη, τὸ μὲν, διαιτητικὸν, τὸ δὲ, χειρουργικὸν, τὸ δὲ, φαρμακευτικόν· πῶς οὖν ἑκάστῳ τούτων Ὅμηρος ἐπιβέβληκεν, ὅτι μὲν γὰρ θεωρητικόν τι εἶναι ἐπίσταται, ἐν τούτῳ αἰνίσσεται· τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα. μητιόεντα γὰρ λέγει, δηλονότι κατὰ τέχνην θεωρητικὴν ἐσκευασμένα·

Τὸ δὲ σημειωτικὸν ἄντικρυς ἱστορεῖ, διὰ τοῦ Ἀχιλλέως· μαθητὴς γὰρ ὢν Χείρωνος, πρῶτος τὴν αἰτίαν τῆς κατασχούσης τοὺς Ἕλληνας νόσου κατενόησε· συνιδὼν ὅτι τὰ ἐπιδήμια νοσήματα, ἐκ τοῦ Ἀπόλλωνός ἐστιν, ὅς γε δοκεῖ εἶναι ὁ αὐτὸς τῷ ἡλίῳ· οὗτος γὰρ τὰς ὥρας τοῦ ἔτους ἐπά

ἔτι δ' αὖ περὶ ὅτ' ἂν ὦσι δυσκράτως διακείμεναι, νοσημάτων αἴτιαι καθίστανται. καὶ ὅλως τὸ ὅλον, τήν τε σωτηρίαν, καὶ τὸν ὄλεθρον, τῶν μὲν ἀνδρῶν τῷ Ἀπόλλωνι, τῶν δὲ γυναικῶν τῇ Ἀρτέμιδι, τουτέστι τῷ ἡλίῳ, καὶ τῇ σελήνῃ ἀνατίθησι· τοξότας μὲν αὐτοὺς ποιῶν, διὰ τὴν τῶν ἀκτίνων βολήν· οὕτω δὲ διορίζων τὸ ἄρρεν, καὶ τὸ θῆλυ, ἐπεὶ καὶ θερμότερον φύσει τὸ ἄρρεν γένος· διὰ ταῦτα γοῦν φησι, τὸν μὲν Τηλέμαχον τηλικοῦτον εἶναι, Ἀπόλλωνός γε ἕκητι· τὰς δὲ Πανδάρεως κούρας ὑπὸ Ἀρτέμιδος ηὐξῆσθαι· τοὺς δὲ θανάτους αὐτοῖς ἀνατίθησιν, ἔν τε ἄλλοις πολλοῖς, καὶ ἐν οἷς διορίζει· τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ' ἀργυρέοιο βιοῖο, χωόμενος Νιόβῃ, τὰς δ' Ἄρτεμις ἰοχέαιρα· ὅπου δὲ καὶ τὴν τοῦ κυνὸς ἐπιτολὴν διηγεῖται, σημεῖον, καὶ αἴτιον τῆς τε καύσεως, καὶ νόσων· λαμπρότατος μὲν ὅγ' ἐστὶ, κακὸν δέ τε σῆμα τέτυκται, καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν· αἰτιολογεῖ δὲ ἐν οἷς λέγει περὶ τῶν θεῶν· οὐ γὰρ σῖτον ἔδουσ', οὐ πίνουσ' αἴθοπα οἶνον· τοὔνεκ' ἀναίμονές εἰσι, καὶ ἀθάνατοι καλέονται· ἡ γὰρ τροφὴ, ἥτε ξηρὰ, καὶ ὑγρὰ αἵματός ἐστι γεννητική· τοῦτο δὲ τρέφει μὲν τὸ σῶμα· πλεονάσαν δὲ ἢ διαφθαρὲν, νόσων αἴτιον γίνεται.

Τὸ δὲ πρακτικὸν μέρος τῆς ἰατρικῆς. οὕτως ἀκριβοῖ, ἐν ᾧ ἐστι καὶ διαιτητικόν· πρῶτον μὲν γὰρ οἶδε τὰ χρόνια τῶν νοσημάτων, καὶ τὰ ὀξέα, ὡς ὅταν λέγῃ, τίς νύ σε κὴρ ἐδάμασε τανηλεγέος θανάτοιο, ἢ δολιχὴ νόσος, ἢ ἄρτεμις ἰοχέαιρα, οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;

Φανερὸς δὲ ἐστι καὶ τὴν λιτὴν δίαιταν ὑγιεινὴν ὑπολαμβάνων· πεποίηκε γὰρ τοὺς ἥρωας ὀπτοῖς κρέασι χρωμένους, περιελὼν τὴν περὶ τὰ βρώματα περιεργίαν· καὶ ἐπειδὴ ἡ γαστὴρ



ἀεὶ δεῖται πληρώσεως, ὅταν τὰ πρότερα σιτία καταπε-
φθέντα, τὸ μὲν οἰκεῖον τῷ σώματι, εἰς καρδίαν, καὶ τὰς
φλέβας ἀναπέμψῃ· τὸ δὲ περιττὸν ἐκβάλῃ, τοιαῦτά
φησιν, ἀλλ' ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·
οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο ἔπλετο· ἥ τ'
ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ· καὶ πάλιν· ἡ δὲ μάλ'
αἰεὶ ἐσθέμεναι κέλεται, καὶ πινέμεν ἐκ δέ με πάντων
ληθάνει, ὅσ' ἔπαθον, καὶ ἐνιπλήσασθαι ἀνώγει.

Οἶδε δὲ καὶ οἴνου χρήσεως διαφοράς· ὅτι ὁ μὲν πολὺς πο-
θεὶς, βλαβερὸς, ὁ δὲ μέτριος, ὠφέλιμος· τὸ μὲν, οὕτως· οἶ-
νός τοι μελιηδὴς, ὅστε καὶ ἄλλους βλάπτει, ὃς ἄν μιν
χανδὸν ἕλῃ, μηδ' αἴσιμα πίνῃ· τὸ δὲ, ἐκείνως. ἀνδρὶ δὲ
κεκμηῶτι, μένος μέγα οἶνος ἀέξει· καὶ ὅτι δυνάμεως
ποιητικὸς· ὃς δέ κ' ἀνὴρ οἴνοιο κορεσσάμενος, καὶ ἐδω-
δῆς, ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ, θαρ-
σαλέον νύ τοι ἦτορ ἐνὶ φρεσὶν, οὐδέ τι γυῖα πρὶν κάμνει,
πρὶν πάντας ἐρωῆσαι πολέμοιο· καὶ τὸν μὲν ἡδὺν, εἰς
τὰς φιλοφροσύνας παραλαμβάνει, ὡς φάτο, ποντόνοος
δὲ μελίφρονα οἶνον ἐκίρνα· τὸν δὲ σφοδρὸν, καὶ καρω-
τικὸν, τῷ κύκλωπι ὁ ὀδυσσεὺς τίθησι· τὸν δὲ στύφοντα,
πρὸς ἴασιν· οὗτος γάρ ἐστιν ὁ πράμνειος, ὃν τῷ μαχάο-
νι τετρωμένῳ δίδωσιν.

Ὅπως δὲ καὶ γυμνασίοις χρῆσθαι παραγγέλλει, φανερὸν ἐκ
πολλῶν· ἀεὶ γὰρ πονοῦντας ποιεῖ. τοὺς μὲν, ἐν τοῖς προσήκου-
σιν ἔργοις, τοὺς δὲ, διὰ ἐπιτηδευμάτων· ὁπότε καὶ τοὺς μάλι-
στα τῇ ἡδυπαθείᾳ κεχρημένους φαίακας, καὶ τοὺς ἀσώτους
μνηστῆρας γυμναζομένους εἰσάγει· καὶ πόνους μὲν τοὺς αὐ-
τάρκεις αἰτίους ὑγιείας οὕτως νομίζει· τῶν δὲ καταβα-
ρούντων τὸ σῶμα καμάτων, ἴαμα τὸν ὕπνον εἶναι. φησὶ
γὰρ τῷ ὀδυσσεῖ κεκμηκότι ἀπὸ τῆς θαλάσσης ὕπνον ἐπελ

θεῖν· ἵνα μιν παύσειε τάχιστα δυσπραγέος καμάτοιο. ἡ γὰρ φύσις ἀπαιτεῖ τὸ κεκμηκὸς σῶμα ἀναπαύεσθαι· καὶ ἐν ᾧ ὀλίγον τὸ θερμὸν ὑπάρχει, τοῦτο ἐπεὶ οὐ δύναται πάντῃ ἐξικνεῖσθαι, ἐν τῷ βάθει μένειν. πῶς γὰρ καὶ ἀναπαύεται τὸ σῶμα, ὅτι ἡ σύστασις τῆς ψυχῆς ἀνίεται, καὶ τὰ μέλη τοῦ σώματος λύεται, καὶ τοῦτο ἐναργῶς εἶπεν· εὗδε δ' ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα. τὸ δὲ ἐν τοῖς ἄλλοις ἅπασιν ἄμετρον, οὐκ ὂν ὠφέλιμον, καὶ ἐπὶ τοῦ ὕπνου ἀποφαίνεται, ποτὲ μὲν εἰπών, ἀνίη καὶ πολὺς ὕπνος· ποτὲ δὲ ἀνίη καὶ τὸ φυλάττειν πάννυχον ἐγρήσσοντα.

Ἐπίσταται δὲ καὶ ἀέρων εὐκρασίαν ὑγιείας οὖσαν παρασκευαστικήν, ἐν οἷς φησιν· ἀλλά σ' ἐς Ἠλύσιον πεδίον, καὶ πείρατα γαίης, ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς· τῇ περ ῥηΐστη βιοτὴ πέλει ἀνθρώποισιν· οὐ νιφετός, οὔτ' ἂρ χειμὼν πολύς, οὐδέ ποτ' ὄμβρος· ἀλλ' αἰεὶ ζεφύροιο λιγὺ πνείοντας ἀήτας, ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους· ἐν οἷς δύο ταῦτα μάλιστα ὀρθῶς διεγνωκὼς φαίνεται, ὅτι τε ἡ ἀρχὴ τῶν ἀνέμων ἀπὸ τῶν ὑγρῶν γίνεται, καὶ ὅτι τὸ ἔμφυτον τῶν ζώων θερμὸν, δεῖται ἀναψύξεως. καὶ ἰάματα δὲ παθημάτων οἶδε· λειποθυμίας μὲν ἀνάψυξιν, ὅπερ καὶ ἐπὶ τοῦ Σαρπηδόνος ποιεῖ· αὖθις δ' ἀμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο· ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν· ψύξεως δὲ θέρμην, ὡς ἐπὶ τοῦ Ὀδυσσέως κεχειμασμένου, ὃς ἐν τῷ θάμνῳ κρύπτεται, ἔνθα καὶ ἀνέμων, καὶ ὄμβρων ἦν ἡ σκέπη. καὶ τῇ παρούσῃ ὕλῃ καλύπτεται, καὶ ὅπου δὲ λουτρά, καὶ χρίσματα, ὡς ἐπὶ τοῦ Διομήδους, καὶ τοῦ Ὀδυσσέως ἐκ τῆς νυκτεγερσίας ἀνακομισθέντων· καὶ γὰρ οἵαν ὠφέλειαν ἔχει τὰ λουτρά, διὰ τούτων μάλιστα δηλοῖ· θυμῆρες κεράσασα κατὰ κρατός τε, καὶ ὤμων· φανερὸν γὰρ ὅτι ἐντεῦθεν ἔχοντα τὴν ἀρχὴν

τὰ νεῦρα· εἰκότως ἀπ' αὐτῶν, καὶ τὴν ἴασιν τοῦ κόπου λαμβάνει· αὕτη δέ ἐστιν ἡ διὰ τοῦ θερμανθῆναι, καὶ ὑγρανθῆναι· ξηραίνουσι γὰρ οἱ κόποι·

Λοιπόν ἐστι σκοπεῖν ὅπως καὶ τὰ τῆς χειρουργίας κατενόησε· τὸν μὲν δὴ Μενέλαον, ὁ Μαχάων ἰᾶται, πρῶτον ἐκκομισάμενος τὸ βέλος, ἔπειτα σκεψάμενος τὸ ἕλκος, καὶ ἐκπιέσας τὸ αἷμα, καὶ ξηρὰ φάρμακα ἐπιπάσας· καὶ τοῦτο πρόδηλον, ὅτι τεχνικῶς αὐτῷ πράττεται· τὸν δὲ Εὐρύπυλον κατὰ τοῦ μηροῦ τετρωμένον, Πάτροκλος πρῶτα μὲν τῷ εὑρεθέντι μαχαιρίῳ διαχειρίζει· ἔπειτα ἀπονίψας ὕδατι λιαρῷ, ὡς ἀνωδυνώτερον γένοιτο, ῥίζαν ἐπιβάλλει. πολλαὶ γὰρ πανταχῆ πρὸς ἴασιν ἑλκῶν πεφύκασιν· ἔγνω δέ, καὶ τοῦτο, ὡς τὰ πικρὰ φάρμακα πρὸς τὸ ξηραίνειν ἐστὶν ἐπιτήδεια· ξηραίνεσθαι δὲ χρῄζει τὰ ἕλκη, καὶ οὐκ εὐθέως ἰασάμενος ὁ Πάτροκλος ἀπῆλθεν· ἀλλ' ἧστό τε, καὶ τὸν ἔτερπε λόγοις· ἔδει γὰρ τῷ ὀδυνωμένῳ παραμυθίας· τὸν δὲ Μαχάονα τρωθέντα οὐ μεγάλην, οὐδὲ καίριον πληγὴν ἐπὶ τοῦ ὤμου, εἰκότως ἀφυλακτοτέρᾳ διαίτῃ ποιεῖ χρώμενον· ἴσως καὶ τὴν τέχνην αὐτοῦ δεικνύσιν· ὁ γὰρ τὰ ἄλλα ὡς ἔτυχε διαιτώμενος, ἑαυτὸν ἰᾶσθαι ἐδύνατο·

Κἀκεῖνο δέ ἐστι κατανοῆσαι παρ' αὐτῷ, ὅτι οὐκ ἀγνοεῖ τῶν ἰατρικῶν φαρμάκων· τὰ μὲν ἐπίπλαστα, καὶ ἐπίπαστα, ὡς ὅταν εἴπῃ· ἐπ' ἄρ' ἤπια φάρμακα πάσσε· τὰ δὲ ποτά, ὅπου ἡ Ἑλένη τῷ κρατῆρι μίσγει. φάρμακον νηπενθές, ἄχολόν, τε κακῶν ἐπίληθες ἁπάντων· τὸν αὐτὸν δὲ τρόπον, καὶ τῶν δηλητηρίων φαρμάκων τὰ μὲν ἐπίχριστα οἶδεν ὡς ἐν τούτοις· φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη ἰοὺς χρίεσθαι χαλκήρεας· τὰ δὲ ποτὰ ἐν ἐκείνοις· ἐν δὲ βάλῃ κρητῆρι, καὶ ἡμέρας πάντας ὀλέσῃ· ταῦτα μὲν καὶ περὶ τῶν παρ' Ὁμήρῳ ἰατρικῶν·

Ὠφελοῦνται δὲ οἱ ἄνθρωποι, ὥσπερ ἀπὸ τῆς ἰατρικῆς, οὕτως δὴν ὅτε καὶ ἀπὸ τῆς μαντικῆς· ταύτης δὲ τὸ μὲν, τεχνικόν φασιν εἶναι οἱ στωϊκοί· οἷον, ἱεροσκοπίαν, καὶ οἰωνοὺς, καὶ τὸ περὶ φήμας, καὶ κληδόνας, καὶ σύμβολα, ἅπερ συλλήβδην τεχνικὰ προσηγόρευσαν· τὸ δὲ, ἄτεχνον, καὶ ἀδίδακτον, τουτέστιν ἐνύπνια, καὶ ἐνθουσιασμοὺς, οὐδὲ ταῦτα οὖν ὅμηρος ἠγνόησεν· ἀλλ' οἶδε μὲν μάντις, καὶ ἱερεῖς καὶ ὀνειροπόλους· ἔτι δὲ καὶ οἰωνιστὰς, καί τινα ἐν ἰθάκῃ σοφὸν, ὄρνιθάς τε γνῶναι, καὶ ἐναίσιμα μυθήσασθαι· καὶ ὀδυσσεύς φησιν αὐχόμενος, φήμην τίς μοι φαίνει ἐγρομένων ἀνθρώπων ἔνδοθεν· ἔκτοσθεν δὲ διὸς τέρας φάνη μοι· καὶ πταρμὸς ἡ παρ' αὐτῷ σύμβολον ἀγαθὸν γίνεται· τοῖς δὲ μνηστῆρσιν ἐφίσταται ἔνθεος μάντις, ἔκ τινος ἐπιπνοίας σημαίνων τὰ μέλλοντα· ἐπεὶ δὲ καὶ ὁ ἕλενος αὐτήκοός φησι θείας φωνῆς γεγονέναι, ὡς γὰρ ἐγὼν ὄπ' ἄκουσα θεῶν αἰειγενετάων, παρέχει πιστεύειν ὅτι καὶ σωκράτης ἀπὸ τῆς τοῦ δαιμονίου φωνῆς ἐμαντεύετο·

Τίς ἔτι καταλείπεται λογικὴ τέχνη, ἢ ἐπιστήμη; ἀλλὰ μὴν καὶ ἡ τραγῳδία τὴν ἀρχὴν ἔλαβεν ἐξ ὁμήρου, εἰς ὄγκον πραγμάτων, καὶ λόγων ἐπαρθεῖσα· ἔστι γὰρ παρ' αὐτῷ πᾶν εἶδος τραγῳδίας, ἔργα μεγάλα, καὶ παράδοξα, καὶ θεῶν ἐπιφάνειαι, καὶ λόγοι φρονήματος μεστοὶ, καὶ ἠθῶν παντοίων μιμητικοί. συνελόντι δὲ εἰπεῖν ὅτι οὐδὲν ἄλλο, ἀλλ' ἢ δράματα αὐτοῦ ἐστι τὰ ποιήματα, σεμνὰ μὲν, καὶ ἐπηρμένα, τῇ λέξει, καὶ τῇ διανοίᾳ, καὶ τοῖς πράγμασιν· οὐκ ἔχοντα δὲ ἀνοσίων ἔργων ἐπιδείξεις, γάμους ἀθεμίτους, ἢ παίδων, ἢ γονέων σφαγὰς, ἢ ὅσα ἄλλα ἡ νεωτέρα τραγῳδία τερατεύεται· ἀλλὰ καὶ ὅταν τοιούτου τινὸς ἐπιμνησθῇ, ἐπικαλύπτειν μᾶλλον, ἢ ὀνειδίζειν πειρᾶται τὸ ἁμάρτημα· ὡς ἐπὶ τῆς κλυταιμνήστρας τε-

ποίηκε· φησὶ γὰρ ὅτι φρεσὶ κέχρητ' ἀγαθῇσι τὸ πρότερον, ἕως παρόντα εἶχε τὸν ἀοιδὸν, τουτέστι διδάσκαλόν τινα ὑπὸ τοῦ ἀγαμέμνονος ἐπισταθέντα ὅπως αὐτῇ τὰ ἄριστα παραινῇ· τοῦτον δὲ ἐκ ποδῶν ὁ αἴγισθος θέμενος, παρέπεισεν αὐτὴν ἐξαμαρτάνειν· καὶ ὅτι ὁ ὀρέστης δικαίως ἐτιμωρήσατο τῷ πατρὶ, τὸν αἴγισθον ἀποκτείνας, τὴν δὲ τῆς μητρὸς ἀναίρεσιν ἀπεσίγησε· καὶ ἄλλα πολλὰ τοιαῦτα ἰδεῖν ἐστι παρὰ τῷ ποιητῇ, τραγῳδίαν σεμνὴν, καὶ οὐκ ἀπάνθρωπον γράφοντι.

Οὐδὲν δ' ἔλαττον καὶ ἡ κωμῳδία ἐνθένδε ποθὲν ἔλαβε τὴν ἀφορμήν· εὗρε γὰρ ὅτι καὶ παρὰ τῷ τὰ σεμνότατα, καὶ ὑψηλότατα διηγουμένῳ, ἐπεισόδιά τινα ἐστι γέλωτα κινοῦντα· διὸ ἐν τῇ ἰλιάδι, ὁ μὲν ἥφαιστος χωλεύων, εἰσάγεται οἰνοχοῶν τοῖς θεοῖς· ἄσβεστος δ' ἄρ' ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν· ὁ δὲ θερσίτης τῷ τε σώματι αἴσχιστος, καὶ τὴν ψυχὴν κάκιστος, ἐκ τοῦ θορυβεῖν, καὶ κακολογεῖν, καὶ αὐχεῖν, ἐφ' οἷς τυπτόμενος ὑπὸ τοῦ ὀδυσσέως, πάντας γελᾶν παρεσκεύασεν. οἱ δὲ καὶ ἀχνύμενοί περ, ἐπ' αὐτῷ ἡδὺ γέλασσαν· ἐν δὲ τῇ ὀδυσσείᾳ ὁ παρὰ τοῖς ἡδυπαθοῦσι φαίαξι δημοδόκος ᾄδει τὴν ἄρεος, καὶ ἀφροδίτης μοιχείαν, καὶ ὅπως ἐμπεσόντες εἰς τὰ τοῦ ἡφαίστου δεσμὰ, καταφωροί τε ἐγένοντο, καὶ γέλωτα παρέχον τοῖς ἄλλοις θεοῖς· οἳ καὶ ἔσκωψαν χαριέντως πρὸς ἀλλήλους, καὶ παρὰ τοῖς ἀσώτοις μνηστῆρσιν εἰσάγεται ὁ πτωχὸς ἶρος, τῷ γενναιοτάτῳ ὀδυσσεῖ ἐρίζων εἰς πάλην, καὶ ἐν τῷ ἔργῳ φαινόμενος καταγέλαστος· καθόλου γὰρ οἰκεῖόν ἐστι τῇ τοῦ ἀνθρώπου φύσει, μὴ μόνον ἐπιτείνεσθαι, ἀλλὰ καὶ ἀνίεσθαι, ἵνα καὶ διαρκῇ πρὸς τοὺς ἐν τῷ ζῆν πόνους· τοιαύτη μὲν καὶ ἡ θυμηδία παρὰ τῷ ποιητῇ εὑρίσκεται· εἶδ' οἱ μετ' αὐτὸν εἰσαγαγόντες τὴν κωμῳδίαν λόγοις αἰσχροῖς, καὶ ἀποκεκαλυμμένοις, εἰς παρασκευὴν γέλωτος

ἐχρήσαντο, οὐκ ἂν εἴποιεν ἀμαυρόν τι εὑρηκέναι, καὶ τῶν ἐρωτικῶν διαθέσεων, καὶ λόγων, ὅμηρος μὲν ἐγκρατῶς ἐπεμνήσθη, ὥσπερ ὁ ζεύς φησιν· οὐ γάρ πώποτέ μ' ὧδ' ἔρως φρένας ἀμφεκάλυψε καὶ τὰ ἑξῆς· καὶ ἐπὶ τῆς ἑλένης, οὐ νέμεσις τρῶας τε, καὶ εὐκνήμιδας ἀχαιοὺς· τοιῇδ' ἀμφὶ γυναικὶ πολὺν χρόνος ἄλγεα πάσχειν· καὶ ὅσα ἄλλα τοιαῦτα· οἱ δ' ἄλλοι ποιηταὶ ἀκρατῶς, καὶ ἀμέτρως ἁλισκομένους τῷ πάθει τοὺς ἀνθρώπους ἐποίησαν. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον.

Ἔστι δέ τι χάριεν εἶδος λόγων, καὶ τὸ τῶν ἐπιγραμμάτων· ὅπερ εὑρέθη ἐπὶ τῶν ἀγαλμάτων, καὶ αὖ πάλιν ἐπὶ τῶν μνημάτων, σημαῖνον συντόμως τὸν τούτων τινὶ τετιμημένον· ἀλλὰ καὶ τοῦτο ὁμήρου, ὅπου φησίν· ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνειῶτος, ὅν ποτ' ἀριστεύοντα κατέκτανε φαίδιμος ἕκτωρ· καὶ πάλιν, ἕκτορος ἥδε γυνή, ὃς ἀριστεύεσκε μάχεσθαι τρώων ἱπποδάμων, ὅτε ἴλιον ἀμφιμάχοντο.

Εἰ δὲ καὶ ζωγραφίας διδάσκαλον ὅμηρον φαίη τις, οὐκ ἂν ἁμαρτάνοι· καὶ γὰρ εἶπέ τις τῶν σοφῶν, ὅτι ἐστὶν ἡ ποιητικὴ ζωγραφία λαλοῦσα. ἡ δὲ ζωγραφία ποιητικὴ σιωπῶσα. τίς οὖν πρῶτος, ἢ τίς μᾶλλον ὁμήρου τῇ φαντασίᾳ τῶν νοημάτων, ἢ τῇ εὐφρωνίᾳ τῶν ἐπῶν ἐκόσμησε θεοὺς ἀνθρώπους, τόπους πράξεις ποικίλας· ἀνέπλασε γὰρ τῇ ὕλῃ τῶν λόγων, καὶ ζῶα παντοῖα, καὶ μάλιστα τὰ ἀλκιμώτατα, λέοντας, σύας, παρδάλεις· ὧν τὰς ἀφορμὰς, καὶ διαθέσεις ὑπογράψας, καὶ ἀνθρωπείοις πράγμασι παραβαλὼν, ἔδειξεν ἑκατέρας τὰς οἰκειότητας. ἐτόλμησε δὲ καὶ θεοῖς μορφὰς ἀνθρώπων εἰκάσαι ὁ δὲ τὴν ἀσπίδα τῷ ἀχιλλεῖ κατασκευάσας ἥφαιστος, καὶ ἐντορεύσας τῷ χρυσῷ, γῆν, οὐρανὸν θάλασσαν·

Ἔτι γὰρ μέγεθος, ἡλίου, καὶ κάλλος σελήνης· καὶ πλῆθος ἄστρων στεφανούντων τὸ πᾶν, καὶ πόλεις ἐν διαφόροις τρόποις, καὶ τύ

χοὺς καθεστώσας, καὶ ζῶα, κινούμενα, καὶ φθεγγόμενα, τίνος οὐ φαίνεται τέχνης τοιαύτης δημιουργοῦ τεχνικώτερος;

Ἴδωμεν δὲ καὶ ἐπὶ ἄλλου ἑνὸς ἐκ πολλῶν παραδείγματος ὅτι ὁρωμένοις μᾶλλον, ἢ ἀκουομένοις ἔοικε τὰ ποιήματα ὥσπερ οὖν καὶ τὰ τοιαῦτα, ἐν οἷς τὴν οὐλὴν τοῦ ὀδυσσέως φράσας ἐπιφέρει τὰ τῆς εὐρυκλείας· τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα, γνῶ ῥ' ἐπιμασσαμένη, πόδα, δὲ προέηκε φέρεσθαι. ἂψ δ' ἑτέρωσ' ἐκλίθη· τὸ δ' ἐπὶ χθονὸς ἐξέχυθ' ὕδωρ· τὴν δ' ἅμα χάρμα, καὶ ἄλγος ἕλε φρένα· τὼ δέ οἱ ὄσσε, δακρυόφιν πλῆσθεν· θαλερὴ δέ οἱ ἔσχετο φωνή· ἁψαμένη δὲ γενείου, ὀδυσσῆα προσέειπεν· ἦ μάλ' ὀδυσσεύς ἐσσι φίλον τέκος· οὐδέ σ' ἔγωγε πρὶν ἔγνων πρὶν πάντα ἄνακτ' ἐμὸν ἀμφαφάασθαι· ἣ καὶ πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι, πεφραδέειν ἐθέλουσα καὶ ἑξῆς·

Ἐνταῦθα γὰρ καὶ τῶν ἐν πίνακι γραπτῷ δεδειγμένων τῶν ὑπὸ τὸν ὀφθαλμὸν πεσεῖν δυναμένων· ἐμφαίνεται πλείω τὰ μὴ τῇ ὄψει ἔτι καταληπτὰ· ἀλλὰ τῇ νοήσει μόνῃ· ἥτε διὰ τὴν ἔκπληξιν ἄφεσις τοῦ ποδὸς, καὶ ὁ ψόφος τοῦ χαλκοῦ, καὶ τὸ ἐκχεόμενον ὕδωρ· καὶ τῆς γραὸς λύπη τε ἅμα, καὶ χαρὰ, καὶ τὰ ῥηθέντα πρὸς τὸν ὀδυσσέα, καὶ ἃ πρὸς τὴν πενελόπην ἀποβλέψασα εἰπεῖν ἐμέλησε·

Πολλὰ δὲ καὶ ἄλλα γραφικῶς παρὰ τῷ ποιητῇ δείκνυται ἅπερ ἐν αὐτῇ τῇ ἀναγνώσει θεάσασθαι ἔνεστιν·

Ἐνταῦθα καιρὸς καταπαύειν τὸν λόγον, ὃν ὥσπερ τι στέφανον ἐκ λειμῶνος πολυανθοῦς, καὶ ποικίλου πλέξαντες, ταῖς μούσαις ἀνατίθεμεν, καὶ οὐκ ἂν φροντίσαιμεν εἴτις ἐπιτιμήσειεν, ὅτι πονηρῶν πραγμάτων ὑπόθεσιν ἐχουσῶν τῶν τοῦ ὁμήρου ποιήσεων, προσάπτομεν αὐτῷ λόγους φυσικοὺς, πολιτικοὺς, καὶ ἠθικοὺς, καὶ ἐπιστήμας ποικίλας· ἀνάγκη μὲν γὰρ ἦν τῷ ποιητῇ πράξεις παραδόξους,

καὶ πάθη, καὶ ἤθη διάφορα ὑποθέσθαι· ἐπεὶ τὰ μὲν ἀγαθὰ καθ᾽ ἑαυτὰ, ἁπλᾶ ὄντα, καὶ μονοειδῆ, καὶ ἀκατασκεύαστα· τὰ δὲ τοῖς κακοῖς ἀναμεμιγμένα, πολλοὺς ἔχει καὶ τρόπους, καὶ παντοίας διαθέσεις, ἐξ ὧν ἡ ὕλη τῶν πραγμάτων συνίσταται· ἐν ᾗ παρατιθεμένων τῶν χειρόνων, ἡ τῶν ἀμεινόνων γνῶσις, καὶ αἵρεσις, ῥάων καθίσταται· καὶ τὸ ὅλον, ἡ τοιαύτη ὑπόθεσις παρέχειν ἀφορμὰς τῷ ποιητῇ παντοδαποὺς κινῆσαι λόγους, τοὺς μὲν, ἀπ᾽ αὐτοῦ, τοὺς δὲ, ἀπὸ τῶν εἰσαγομένων προσώπων· ὥς τε τὴν ἀπὸ τούτων ὠφέλειαν, τοῖς ἐντυγχάνουσι παρασχεῖν· πῶς δ᾽ οὐκ ἂν πᾶσαν ἀρετὴν ἀναθείημεν ὁμήρῳ; ὅπου καὶ ὅσα αὐτὸς μὴ ἐπετήδευσε, ταῦτα οἱ ἐπιγενόμενοι ἐν τοῖς ποιήμασιν αὐτοῦ κατενόησαν· καὶ χρῶνται μέν τινες πρὸς μαντείαν τοῖς ἔπεσιν αὐτοῦ, καθάπερ τοῖς χρησμοῖς τοῦ θεοῦ· ἄλλοι δ᾽ ἑτέρας ὑποθέσεις προθέμενοι, ἁρμόζουσιν ἐπ᾽ αὐτὰς τὰ ἔπη μετατιθέντες, καὶ συνείροντες·

ΠΕΡΙ ΟΜΗΡΟΥ ΛΟΓΟΣ ΝΓ. ΔΙΩΝΟΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ.

Μὲν δημόκριτος περὶ ὁμήρου φησὶν οὕτως· ὅμηρος φύσεως λαχὼν θεαζούσης, ἐπέων κόσμον ἐτεκτήνατο παντοίων· ὡς οὐκ ἐνὸν ἄνευ θείας, καὶ δαιμονίας φύσεως, οὕτω καλὰ, καὶ σοφὰ ἔπη ἐργάσασθαι. πολλοὶ δὲ καὶ ἄλλοι γεγράφασιν, οἱ μὲν ἄντικρυς ἐγκωμιάζοντες τὸν ποιητὴν ἅμα, καὶ δηλοῦντες ἐναντία τῶν ὑπ᾽ αὐτοῦ λεγομένων· οἱ δὲ, αὐτὸ τοῦτο, τὴν διάνοιαν ἐξηγούμενοι οὐ μόνον ἀρίσταρχος, καὶ κράτης, καὶ ἕτεροι πλεί

ων τῶν ὕστερον γραμματικῶν κληθέντων· πρότερον δὲ
κριτικῶν· καὶ δὴ καὶ αὐτὸς ἀριστοτέλης, ἀφ' οὗ φασι τὴν
κριτικήν τε καὶ γραμματικὴν ἀρχὴν λαβεῖν, ἐν πολ-
λοῖς διαλόγοις περὶ τοῦ ποιητοῦ διέξεισι, θαυμάζων αὐτὸν
ὡς τὸ πολὺ, καὶ τιμῶν· ἔτι δὲ ἡρακλείδης ὁ ποντικός· τού-
των δὲ πρότερος πλάτων πανταχοῦ μέμνηται, τῇ μὲν ἡδο-
νὴν, καὶ χάριν τὴν τῶν ἐπῶν ἐκπληττόμενος· πολλάκις
γε μὴν ἀπομεμφόμενος ἐν τοῖς περὶ θεῶν μύθοις τε, καὶ
λόγοις ὡς οὐ συμφέροντα τοῖς ἀνθρώποις οὐδαμῶς αὐτῷ
εἰρηκότα, πλεονεξίας, καὶ ἐπιβουλὰς κατ' ἀλλήλων, καὶ
μοιχείας, καὶ ἔριδας, καὶ φιλονεικίας περὶ θεῶν ἐπε-
ξιόντα· μετὰ ταῦτα, οὐ μεταδιδοὺς αὐτῷ τῆς αὐτοῦ πό-
λεώς τε, καὶ πολιτείας σοφῆς, ὡς αὐτὸς ἐνόμιζεν ἐσομέ-
νης, ἵνα μή τε ταῦτα ἀκούωσι περὶ θεῶν νέοι ὄντες, οὓς
ἐκεῖνος ἀποφαίνει φύλακάς τε, καὶ ἡγεμόνας τῆς πό-
λεως· μήδ' αὖ περὶ τῶν ἐν ᾅδου μηδὲν σκυθρωπὸν λεγό-
μενον, μαλακωτέρους αὐτοὺς πρός τε τὸ μάχεσθαι, καὶ τὸ
ἀποθνήσκειν ποιῇ· μηδὲ ὥσπερ πολλοὺς κακῶς πολιτευ-
θέντας ἐξ ἀρχῆς ὑπὸ τῆς πρὸς τὰ μὴ φόρα· περὶ μὲν δὴ
τούτων ἕτερος λόγος πλείων, καὶ μακρότερος, καὶ οὐ ῥᾴ-
διος, πότερον ὅμηρος ἥμαρτε περὶ ταῦτα, ἢ φυσικοὺς
τινας ἐνόντας ἐν τοῖς μύθοις λόγους, κατὰ τὴν τότε συ-
νήθειαν παρεδίδου τοῖς ἀνθρώποις· οὐ γὰρ ῥᾴδιον διαστῆ-
σαι τὸ τοιοῦτον, καθάπερ οἶμαι δύο φίλων ἀνδρῶν ἀμ-
φοτέρων σεμνῶν τοῦ ἑτέρου τῷ ἑτέρῳ ἐγκαλοῦντος, ἑνὸς
αὐτῶν καταγνῶναι· γέγραφε δὲ ζήνων ὁ φιλόσοφος, εἴς
τε τὴν ἰλιάδα· καὶ τὴν ὀδύσσειαν, καὶ περὶ τοῦ μαργίτου
δέ, δοκεῖ γὰρ καὶ τοῦτο τὸ ποίημα ὁμήρου γεγονέναι
νεωτέρου, καὶ ἀποπειρωμένου τῆς αὐτοῦ φύσεως πρὸς ποί-
ησιν· ὁ δὲ ζήνων, οὐδὲν τῶν ὁμήρου λέγει, ἀλλὰ διη-

γενόμενος, καὶ διδάσκων, τὰ μὲν κατὰ δόξαν, τὰ δὲ κατὰ ἀλήθειαν γέγραφεν, ὅπως μὴ φαίνηται αὐτὸς αὐτῷ ἔν τισι δοκοῦσιν ἐναντίως εἰρῆσθαι. ὁ δὲ λόγος οὗτος ἀντισθένους ἐστὶ πρότερον· ὅτι τὰ μὲν δόξῃ, τὰ δὲ ἀληθείᾳ εἴρηται τῷ ποιητῇ· ἀλλ' ὁ μὲν οὐκ ἐξειργάσατο αὐτόν· ὁ δὲ καθ' ἕκαστον τῶν ἐπὶ μέρους ἐδήλωσεν· ἔτι δὲ καὶ περσαῖος ὁ τοῦ ζήνωνος κατὰ τὴν αὐτὴν ὑπόθεσιν γέγραφε. καὶ ἄλλοι πλείους. ὁ δὲ πλάτων ἅμα αἰτιώμενος αὐτὸν ὡς εἶπον, καὶ τὴν δύναμιν αὐτοῦ θαυμαστήν τινα ἀποφαίνει τῆς ποιήσεως, ὡς ἱκανὸν ὄντα παντὸς χρήματος, καὶ πάσας ἀτεχνῶς ἀφιέντα φωνὰς ποταμῶν τε, καὶ ἀνέμων, καὶ κυμάτων· καὶ κελεύει μάλα εἰρηνικῶς στέψαντας αὐτὸν ἐρίῳ· καὶ μύρῳ καταχέαντας, ἀφιέναι παρ' ἄλλους· τοῦτο δὲ αἱ γυναῖκες ἐπὶ τῶν χελιδόνων ποιοῦσιν· ἔτι δὲ καὶ αὐτὸ τὸ χάριτος ἐπιὸν, τὴν ποίησιν σφόδρα ἄγαται τὸν ἄνδρα ἀτεχνῶς ἅτε, οὐκ ἄνευ θείας τύχης, οὐδ' ἄνευ μουσῶν τε, καὶ ἀπόλλωνος ἐπιπνοίας· ἣν δυνατὸν οὕτως ὑψηλήν, καὶ μεγαλοπρεπῆ, καὶ προσέτι ἡδεῖαν γενέσθαι ποίησιν, ὥστε μὴ μόνον τοὺς ὁμογλώττους, καὶ ὁμοφώνους τοσοῦτον ἤδη κατέχειν χρόνον, ἀλλὰ καὶ τῶν βαρβάρων πολλούς· τοὺς μὲν διγλώττους, καὶ μιγάδας, σφόδρα ἐμπείρους εἶναι τῶν ἐπῶν αὐτοῦ, πολλὰ τῶν ἄλλων ἀγνοοῦντας τῶν ἑλληνικῶν· ἐνίους δὲ καὶ τῶν σφόδρα μακρὰν διῳκισμένων, ὁπότε καὶ παρ' ἰνδοῖς ᾄδεσθαί φασι τὴν ὁμήρου ποίησιν, μεταλαβόντων αὐτὴν εἰς τὴν σφετέραν διάλεκτόν τε, καὶ φωνήν, ὥς τε καὶ ἰνδοί, τῶν μὲν ἄστρων τῶν παρ' ἡμῖν, πολλῶν εἰσιν ἀθέατοι· τὰς γὰρ ἄρκτους οὔ φασι φαίνεσθαι παρ' αὐτοῖς· τῶν δὲ πριάμου παθημάτων, καὶ τῶν ἀνδρομάχης, καὶ ἑκάβης θρήνων, καὶ ὀδυρμῶν· καὶ τῆς ἀχιλλέως τε, καὶ ἕκτορος ἀνδρείας, οὐκ ἀπείρως ἔχουσι· τοσοῦτον ἴσχυσεν ἑνὸς ἀνδρὸς μουσική· καὶ δοκεῖν ἔμοιγε, τῇ δυνά-


μει ταύτῃ, τάς τε σειρῆνας ὑπερβαλέσθαι, καὶ τὸν ὀρφέα. τὸ γὰρ λίθους τε, καὶ φυτὰ, καὶ θηρία κηλεῖν, καὶ ἄγειν, τί ἐστιν ἕτερον, ἢ τὸ βαρβάρους ἀνθρώπους ἀσυνέτους τῆς ἑλληνικῆς φωνῆς, οὕτως ἄγαν χειρώσασθαι, μήτε τῆς γλώττης, μήτε τῶν πραγμάτων ἐμπείρους ὄντας, ὑπὲρ ὧν ὁ λόγος, ἀλλὰ ἀτεχνῶς καθάπερ οἶμαι, πρὸς κιθάραν κηλουμένους. ἡγοῦμαι γὰρ ἔγωγε πολλοὺς καὶ τῶν ἀμαθεστέρων ἔτι βαρβάρων, τό γε ὄνομα ἀκηκοέναι τὸ ὁμήρου· ὅ, τι δὲ δηλοῖ τοῦτο μὴ εἰδέναι σαφῶς, εἴτε ζῶον, εἴτε πρᾶγμα ἕτερον, εἴτε φυτόν· οὐ μὴν, ἀλλὰ καὶ τὸν βίον ἐπαινέσαι τινὰς τοῦ ἀνδρὸς πολὺ μᾶλλον τῆς ποιήσεως· τὸ γὰρ ἐν πενίᾳ διαγενέσθαι, καὶ ἀλώμενον, καὶ τοσοῦτον ἀπὸ τῶν ποιημάτων πορίζοντα ὁπόσον ἀπόχρην, θαῦμα τῆς ἀνδρείας, καὶ μεγαλοφροσύνης· ἔτι δὲ τὸ μηδαμοῦ γεγράφθαι τὸ αὐτοῦ ὄνομα, ἀλλὰ μὴ δὲ ἐν τῇ αὐτοῦ ποιήσει μνησθῆναι· καίτοι τῶν ἄλλων ἁπάντων, ὁπόσοι τινὰ ἔδοξαν ἔχειν δύναμιν, ἢ περὶ ποίησιν, ἢ καταλογάδην συγγράφοντες, καὶ πρῶτον, καὶ τελευταῖον, τὸ ἑαυτῶν ὄνομα συγγραφόντων· πολλῶν δὲ καὶ ἐν αὐτοῖς τοῖς λόγοις τε, καὶ ποιήμασιν, ὥσπερ ἑκαταῖός τε, καὶ ἡρόδοτος, καὶ θουκυδίδης· οὗτος μὲν οὖν οὐχ ἅπαξ μόνον ἐν ἀρχῇ τῆς ἱστορίας, ἀλλὰ πολλάκις διαμαρτυρόμενος, καθ' ἕκαστον χειμῶνα· καὶ θέρος, ὅτι ταῦτα ξυνέγραψε θουκυδίδης· ὁ δὲ, οὕτως ἄρα ἐλεύθερος ἦν, καὶ μεγαλόφρων, ὥστε οὐδαμοῦ φανήσεται τῆς ποιήσεως αὐτοῦ μεμνημένος, ἀλλὰ τῷ ὄντι ὥσπερ οἱ προφῆται τῶν θεῶν, ὥσπερ ἐξ ἀφανοῦς, καὶ ἀδύτου ποθὲν φθεγγόμενος· ὅτι δὲ καὶ ὠφέλιμα πάντα, καὶ χρήσιμα ἔγραψε, τὰ μὲν ἄλλα εἰ διεξίοι τις, πολὺ ἂν ἔργον εἴη· ὅσα πεποίηκε περὶ ἀρετῆς, καὶ κακίας· περὶ δὲ τῶν βασιλέων, ἐν βραχεῖ οἵους φη

σι δοκεῖ εἶναι· ὃν γὰρ ἂν ἐπαινῇ τῶν βασιλέων, διὶ μῆτιν ἀτάλαντόν φησιν εἶναι, καὶ διοτρεφέας ἅπαντας τοὺς ἀγαθοὺς βασιλεῖς· καὶ τὸν μίνω, μεγίστην ἐπιδικαιοσύνῃ δόξαν ἔχοντα παρὰ τοῖς ἕλλησι, τοῦ διὸς ὁμιλητήν τε, καὶ μαθητὴν εἶναί φησιν, ὡς πρῶτον δὴ καὶ μέγιστον ἁπάντων ἐκείνων βασιλέα, καὶ μόνον αὐτὸν ἐπιστάμενον, καὶ παραδιδόντα τὴν βασιλικὴν τέχνην, καὶ τοὺς ἀγαθοὺς βασιλεῖς δέον πρὸς ἐκεῖνον βλέποντας, κατευθύνειν τὴν ἀρχήν· ἀφομοιοῦντας ὡς δυνατόν ἐστιν ἀνθρώπους θεῷ, τὸν αὐτὸν τρόπον· τὸ δὲ τοῦ διὸς ἦθος, καὶ τὴν βασιλείαν, ὁποία τις ἦν, ἐν πολλοῖς ἄλλοις ποιεῖ φανεράν· ὡς δ' ἐν βραχεῖ περιλαβόντα εἰπεῖν τὴν δύναμιν αὐτοῦ, καὶ τὴν διάνοιαν, δηλοῖ πολλάκις ἀείποτε αὐτόν· οὕτως ὀνομάζων πατὴρ ἀνδρῶν τε, θεῶν τε, ὡς δέον τὴν τῶν βασιλέων ἐπιμέλειαν πατρικὴν, καὶ κηδεμονικὴν εἶναι, μετ' εὐνοίας, καὶ φιλίας, ὡς μηδέποτε ἄλλως προσῆκον ἀνθρώπῳ προΐστασθαί τε, καὶ ἄρχειν, ἢ ἀγαπῶντα, καὶ προνοοῦντα· ὁπότε ὁ ζεὺς οὐχ ὑπερορᾷ πατὴρ τῶν ἀνθρώπων καλεῖσθαι.

ΤΕΛΟΣ.

ΟΜΗΡΟΥ ΙΛΙΑΣ.

HOMERI ILIAS.



1504

ALDVS PIVS MANVTIVS ROMANVS HIERONYMO ALEANDRO MOTENSI. S. P. D.

Siquisq̃ est, qui nos, quod alienos libros huic, & illi pro arbitrio nostro nuncupamus, accusat, etsi cur id meo iure mihi quodammodo facere uideor, alia epistola memini scribere, ut inde causam posset cognoscere, tamen & hic, si libuerit, legat, & desinat maledicere. cum enim renasci quodammodo uideantur libri summa cura, summis laboribus informati in ædibus nostris, licere mihi arbitror διὰ τὴν τοιαύτην παλιγγενεσίαν eos, cui libuerit, dedicare. Quare Homeri Iliadem, Vlysseamq́; cum cæteris, quæ extant eiusdem poëtæ, sub tuo nomine mi Aleãder exire ex Neacademia nostra uoluimus, nõ ut hac dicatura te ad bonarum literarum studia redderemus alacriorem, cum tibi freno magis sit opus, q̃ calcaribus, sed ut summa beneuolentia in te mea, ob diuinũ ingenium tuũ, ac plurifariam doctrinam, multarumq́; linguarũ cognitionem hac epistola omnibus innotescat. Tu enim nõdum quartum & uigesimum annum agens, es humanorum studiorum utriusq; linguæ doctiss. nec minus hebraicam calles, nuncq́; & Chaldææ, & arabicæ tanto incumbis studio, ut quinq; te habentem corda breui sint homines admiraturi, nam tria, ut olim grandis de se Ennius dixit, tu hac ratione uel nunc habes. Tanta præterea linguæ uolubilitate uerba græca pronuntias, tantaq́; aptitudine et facilitate inspiras hebraica, ac si medijs Athenis, mediaq́; israelitarum urbe, quo stabãt tempore, natus, & educatus

esses. quid de nostra. i. latina lingua dixerim? in qua adeo praecellis, ut equestri oratione lyricorũ, syluarum, epigrammatũ, Iambicorum omne genus carminum iam magnos, & doctos libros, pedestri uero epistolas, orationes, dialogos, et pleraq; alia felici stilo absolueris, quae omnia an doctissimi cuiusq; probatione digna sint, iudicabunt ij, quorum propediem in manus uenerint. omitto Musices, & Mathematicarum artium, quae tibi inest, cognitionẽ, omitto liberalium disciplinarum omnium, ipsiusq; uniuersae, ut graeci dicunt, ἐγκυκλοπαιδείας studium, cui nunc unà cum Maphaeo Leone patricio ueneto excellentis ĩgenij adolescente, bonarũq; literarum perstudioso die, noctuq; indissolubili amore, & cura Patauij nauas operam. Sed quod ẽ omnium maxime laude dignum, es moribus ornatissimus, es christianissimus, nec imitandos ducis leuissimos quosdam, q ut excellenti, nimis q; delicato esse ingenio uideantur, communem bonorum uiam quasi fastidientes, uix olfactis, ut sic dixerim, doctrinis, infideles euadunt, & quod inde sequitur, uitiosissimi. Cum igitur haec nemini adhuc uideam contigisse ex hominibus nostris, merito poëtarum principem, omniumq; doctrinarum fontem, poetae etiã ingeniosissimo, & omnium pariter doctrinarum studiosissimo tibi dedicauerim. Et q̃uis eum ipsum Maphaeum Leonem Mecoenatem tuũ nunq̃ tibi deesse uideam, quem parcis his temporibus liberalissimum esse mirabile est, tamen de me etiam tibi queas uolo omnia constantissime polliceri. Itaq; tibi persuadeas uelim, me eum esse, cui ob ingenteis uirtutes, ob sanctissimos mores tuos aeque carus sis, ac fuisti patri. Vale.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Α. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Χ Ρύσης ἱερεὺς τοῦ ἀπόλλωνος παραγίνεται ἐπὶ τὸν ναύσταθμον τῶν ἑλλήνων βουλόμενος λυτρώσασθαι τὴν θυγατέρα αὐτοῦ Χρυσηΐδα· οὐκ ἀπολαβὼν δὲ, ἀλλὰ καὶ μεθ᾽ ὕβρεως ἀποδιωχθεὶς ὑπὸ ἀγαμέμνονος, ηὔξατο τῷ ἀπόλλωνι κατὰ τῶν ἑλλήνων· λοιμοῦ δὲ γενομένου καὶ πολλῶν ὡς εἰκὸς διαφθειρομένων, ἐκκλησίαν ἀχιλλεὺς συνήγαγε· Κάλχαντος δὲ διασαφήσαντος τὴν ἀληθῆ αἰτίαν καὶ κελεύσαντος ἀχιλλέως ἐξιλάσκεσθαι τὸν θεὸν, ἀγαμέμνων ὀργισθεὶς, διηνέχθη πρὸς τὸν ἀχιλλέα καὶ αὐτοῦ τὸ γέρας ἀπέσπασε τὴν Βρισηΐδα· ὁ δὲ ὀργίζεται τοῖς ἕλλησι· Θέτις δὲ τοῦ υἱοῦ δεηθέντος εἰς ὄλυμπον ἀνελθοῦσα, ᾐτήσατο παρὰ τοῦ Διὸς, ὅπως τοὺς τρῶας ἐπικρατεστέρους τῶν ἑλλήνων ποιήσῃ· ἥρα δὲ γνοῦσα τοῦτο, διηνέχθη πρὸς τὸν Δία ἕως αὐτοὺς διέλυσεν ἥφαιστος οἰνοχοήσας ἐν πώματι χρυσέῳ· οἱ δὲ τὸ λοιπὸν τῆς ἡμέρας εὐωχηθέντες εἰς ὕπνον τρέπονται·

ΙΛΙΑΔΟΣ. Α. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ

Ἄλφα λιτὰς Χρύσου, λοιμὸν στρατοῦ, ἔχθος ἀνάκτων

Μῆνιν ἄειδε θεὰ πηληϊάδεω ἀχιλῆος,
μ οὐλομένην· ἣ μυρί' ἀχαιοῖς ἄλγε' ἔθηκεν·
πολλὰς δ' ἰφθίμους ψυχὰς ἄϊδι προΐαψεν
ἡρώων· αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν·
οἰωνοῖσί τε πᾶσι· διὸς δ' ἐτελείετο βουλή·
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
ἀτρείδης τε ἄναξ ἀνδρῶν, καὶ δῖος ἀχιλλεύς,
τίς τάρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι·
Λητοῦς, καὶ διὸς υἱός· ὁ γὰρ βασιλῆϊ χολωθεὶς
νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοὶ
οὕνεκα τὸν Χρύσην ἠτίμασ' ἀρητῆρα
ἀτρείδης· ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας ἀχαιῶν
λυσόμενός τε θύγατρα, φέρων τ' ἀπερείσι' ἄποινα,
στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου ἀπόλλωνος·
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ ἐλίσσετο πάντας ἀχαιούς·
ἀτρείδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν·
ἀτρεῖδαί τε καὶ ἄλλοι ἐϋκνήμιδες ἀχαιοί·
ὑμῖν μὲν θεοὶ δοῖεν ὀλύμπια δώματ' ἔχοντες·
ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ' οἴκαδ' ἱκέσθαι·
παῖδα δέ μοι λύσατε φίλην, τὰ δ' ἄποινα δέχεσθε·
ἀζόμενοι διὸς υἱὸν ἑκηβόλον ἀπόλλωνα·
ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν ἀχαιοί·
αἰδεῖσθαί θ' ἱερῆα, καὶ ἀγλαὰ δέχθαι ἄποινα·

ἀλλ' οὐκ ἀτρείδῃ ἀγαμέμνονι ἥνδανε θυμῷ,
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε·
μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω,
ἢ νῦν δηθύνοντ', ἢ ὕστερον αὖτις ἰόντα,
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·
τὴν δ' ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν
ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν ἄργεϊ τηλόθι πάτρης
ἱστὸν ἐποιχομένην, καὶ ἐμὸν λέχος ἀντιόωσαν·
ἀλλ' ἴθι, μή μ' ἐρέθιζε σαώτερος ὥς κε νέηαι
Ὣς ἔφατ'· ἔδεισεν δ' ὁ γέρων, καὶ ἐπείθετο μύθῳ·
βῆ δ' ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης·
πολλὰ δ' ἔπειτ' ἀπάνευθε κιὼν ἠρᾶθ' ὁ γεραιὸς
ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε λητώ·
κλῦθί μευ ἀργυρότοξ' ὃς χρύσην ἀμφιβέβηκας,
κίλλαν τε ζαθέην, τενέδοιό τε ἶφι ἀνάσσεις·
σμινθεῦ· εἴποτέ τοι χαρίεντ' ἐπὶ νηὸν ἔρεψα·
ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί' ἔκηα
ταύρων, ἠδ' αἰγῶν, τόδε μοι κρήηνον ἐέλδωρ·
τίσειαν δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν
Ὣς ἔφατ' εὐχόμενος· τοῦ δ' ἔκλυε φοῖβος ἀπόλλων·
βῆ δὲ κατ' οὐλύμποιο καρήνων χωόμενος κῆρ·
τόξ' ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·
ἔκλαγξαν δ' ἄρ' ὀϊστοὶ ἐπ' ὤμων χωομένοιο·
αὐτοῦ κινηθέντος· ὁ δ' ἤϊε νυκτὶ ἐοικώς·
ἕζετ' ἔπειτ' ἀπάνευθε νεῶν, μετὰ δ' ἰὸν ἕηκε·
δεινὴ δὲ κλαγγὴ γένετ' ἀργυρέοιο βιοῖο·
οὐρῆας μὲν πρῶτον ἐπῴχετο, καὶ κύνας ἀργούς·
αὐτὰρ ἔπειτ' αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιείς,
βάλλ' αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί·
ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο·

τῇ δεκάτῃ δ' ἀγορήνδε καλέσατο λαὸν ἀχιλλεύς·
τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος ἥρη·
κήδετο γὰρ δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο·
οἱ δ' ἐπεὶ οὖν ἤγερθεν, ὁμηγερέες τ' ἐγένοντο,
τοῖσι δ' ἀνιστάμενος μετέφη πόδας ὠκὺς ἀχιλλεύς,
ἀτρείδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω
ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,
εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ, καὶ λοιμὸς ἀχαιούς·
ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν, ἢ ἱερῆα,
ἢ καὶ ὀνειροπόλον· καὶ γάρ τ' ὄναρ ἐκ διός ἐστιν·
ὅς κ' εἴποι ὅτι τόσον ἐχώσατο φοῖβος ἀπόλλων·
εἴτ' ἄρ ὅγ' εὐχωλῆς ἐπιμέμφεται, εἴθ' ἑκατόμβης
αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων
βούλεται ἀντιάσας, ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.
ἤτοι ὅγ' ὣς εἰπὼν, κατ' ἄρ' ἕζετο· τοῖσι δ' ἀνέστη
Κάλχας θεστορίδης οἰωνοπόλων ὄχ' ἄριστος,
ὃς ᾔδη τά τ' ἐόντα, τά τ' ἐσσόμενα, πρό τ' ἐόντα,
καὶ νήεσσ' ἡγήσατ' ἀχαιῶν ἴλιον εἴσω,
ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε φοῖβος ἀπόλλων·
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν
Ὦ ἀχιλεῦ· κέλεαί με διῒ φίλε μυθήσασθαι
μῆνιν ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·
τοι γὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μοι ὄμοσσον,
ἦ μέν μοι πρόφρων ἔπεσιν, καὶ χερσὶν ἀρήξειν·
ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
ἀργείων κρατέει, καί οἱ πείθονται ἀχαιοί.
» Κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ
» εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,
» ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον ὄφρα τελέσσῃ
» ἐν στήθεσσιν ἑοῖσι, σὺ δὲ φράσαι εἴ με σαώσεις.

Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς ἀχιλλεύς,
θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ,τι οἶσθα·
οὐ μὰ γὰρ ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν
εὐχόμενος δαναοῖσι θεοπροπίας ἀναφαίνεις,
οὔτις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο,
σοὶ κοίλης παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει,
συμπάντων δαναῶν, οὐδ' ἢν ἀγαμέμνονα εἴπῃς
ὃς νῦν πολλὸν ἄριστος ἐνὶ στρατῷ εὔχεται εἶναι·
καὶ τότε δὴ θάρσησε, καὶ ηὔδα μάντις ἀμύμων·
οὔτ' ἄρ ὅγ' εὐχωλῆς ἐπιμέμφεται, οὔθ' ἑκατόμβης·
ἀλλ' ἕνεκ' ἀρητῆρος ὃν ἠτίμησ' ἀγαμέμνων.
οὐδ' ἀπέλυσε θύγατρα, καὶ οὐκ ἀπεδέξατ' ἄποινα·
τοὔνεκ' ἄρ' ἄλγε' ἔδωκεν ἑκηβόλος ἠδ' ἔτι δώσει·
οὐδ' ὅγε πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει,
πρίν γ' ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην
ἀπριάτην, ἀνάποινον, ἄγειν θ' ἱερὴν ἑκατόμβην
ἐς χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν·
ἤτοι ὅγ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο· τοῖσι δ' ἀνέστη
ἥρως ἀτρείδης εὐρυκρείων ἀγαμέμνων
ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφὶ μέλαιναι
πίμπλαντ' ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·
κάλχαντα πρώτιστα κακοσσόμενος προσέειπε·
Μάντι κακῶν οὔ πώποτέ μοι τὸ κρήγυον εἶπας·
αἰεί τοι τὰ κάκ' ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι·
ἐσθλὸν δ' οὐδέ τί πω εἶπας ἔπος, οὔτ' ἐτέλεσσας·
καὶ νῦν ἐν δαναοῖσι θεοπροπέων ἀγορεύεις,
ὡς δὴ τοῦδ' ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,
οὕνεκ' ἐγὼ κούρης χρυσηΐδος ἀγλά' ἄποινα
οὐκ ἔθελον δέξασθαι ἐπεὶ πολὺ βούλομαι αὐτὴν
οἴκοι ἔχειν· καὶ γάρ ῥα κλυταιμνήστρης προβέβουλα

κουριδίης ἀλόχου· ἐπεὶ οὔ ἑθέν ἐστι χερείων
οὐ δέμας, οὐδὲ φυὴν, οὔτ᾽ ἂρ φρένας, οὔτέ τι ἔργα·
ἀλλὰ καὶ ὣς ἐθέλω δόμεναι πάλιν, εἰ τόγ᾽ ἄμεινον
βούλομ᾽ ἐγὼ λαὸν σόον ἔμμεναι, ἢ ἀπολέσθαι·
αὐτὰρ ἐμοὶ γέρας αὐτίχ᾽ ἑτοιμάσατ᾽, ὄφρα μὴ οἶος
ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε·
λεύσσετε γὰρ τό γε πάντες, ὅ μοι γέρας ἔρχεται ἄλλῃ·
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ποδάρκης δῖος ἀχιλλεύς·
ἀτρείδη κύδιστε φιλοκτεανώτατε πάντων,
πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι ἀχαιοί;
οὐδέ τι που ἴδμεν ξυνήϊα κείμενα πολλά·
ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται·
λαοὺς δ᾽ οὐκ ἐπέοικε παλίλλογα ταῦτ᾽ ἐπαγείρειν·
ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ ἀχαιοί
τριπλῇ τετραπλῇ τ᾽ ἀποτίσομεν, αἴ κέ ποθι Ζεὺς
δῶσι πόλιν τροίην εὐτείχεον ἐξαλαπάξαι·
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων ἀγαμέμνων,
μὴ δ᾽ οὕτως ἀγαθός περ ἐὼν θεοείκελ᾽ ἀχιλλεῦ,
κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι, οὐδέ με πείσεις·
ἢ ἐθέλεις ὄφρ᾽ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ᾽ αὔτως
ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ᾽ ἀποδοῦναι
ἀλλ᾽ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι ἀχαιοί·
ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται·
εἰ δέ κε μὴ δώωσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
ἢ τεὸν, ἢ Αἴαντος ἰὼν γέρας, ἢ ὀδυσῆος
ἄξω ἑλών· ὁ δέ κεν κεχολώσεται, ὅν κεν ἵκωμαι
ἀλλ᾽ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις·
νῦν δ᾽ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν·
ἐς δ᾽ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν· ἐς δ᾽ ἑκατόμβην
θείομεν· ἂν δ᾽ αὐτὴν χρυσηΐδα καλλιπάρηον

βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω·
ἢ Αἴας, ἢ Ἰδομενεὺς, ἢ δῖος Ὀδυσσεύς·
ἠὲ σὺ Πηλείδη πάντων ἐκπαγλότατ' ἀνδρῶν
ὄφρ' ἡμῖν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς,
ὤ μοι ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον,
πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν
ἢ ὁδὸν ἐλθέμεναι, ἢ ἀνδράσιν ἶφι μάχεσθαι;
οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ' ἤλυθον αἰχμητάων
δεῦρο μαχησόμενος· ἐπεὶ οὔτι μοι αἴτιοι εἰσίν·
οὐ γάρ πώποτ' ἐμὰς βοῦς ἤλασαν, οὐδὲ μὲν ἵππους·
οὐδέ ποτ' ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ
καρπὸν ἐδηλήσαντ'· ἐπειὴ μάλα πολλὰ μεταξὺ
οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·
ἀλλὰ σοὶ ὦ μέγ' ἀναιδὲς ἅμ' ἑσπόμεθ', ὄφρα σὺ χαίρῃς
τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα
πρὸς Τρώων· τῶν οὔτι μετατρέπῃ, οὐδ' ἀλεγίζεις·
καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς·
ᾧ ἔπι πόλλ' ἐμόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν·
οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας, ὁππότ' Ἀχαιοὶ
Τρώων ἐκπέρσωσ' εὐναιόμενον πτολίεθρον·
ἀλλὰ μὲν τὸ πλεῖον πολυάϊκος πολέμοιο,
χεῖρες ἐμαὶ διέπουσ'· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται·
σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ' ὀλίγον τε φίλον τε
ἔρχομ' ἔχων ἐπὶ νῆας, ἐπὴν κεκάμω πολεμίζων·
νῦν δ' εἶμι Φθίηνδ', ἐπειὴ πολὺ φέρτερόν ἐστιν
οἴκαδ' ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σ' ὀΐω
ἐνθάδ' ἄτιμος ἐὼν, ἄφενος, καὶ πλοῦτον ἀφύξειν.
Τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
φεῦγε μάλ', εἴ τοι θυμὸς ἐπέσσυται· οὐδέ σ' ἔγωγε

λίσσομαι ἕνεκ' ἐμεῖο μένειν· πάρ' ἔμοιγε καὶ ἄλλοι,
οἵ κέ με τιμήσουσι· μάλιστα δὲ μητίετα ζεύς.
ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων·
αἰεὶ γάρ τοι ἔρις τε φίλη, πόλεμοί τε μάχαι τε·
εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τόγ' ἔδωκεν·
οἴκαδ' ἰὼν σὺν νηυσί τε σῇς, καὶ σοῖς ἑτάροισι,
μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω
οὐδ' ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε,
ὡς ἔμ' ἀφαιρεῖται χρυσηΐδα φοῖβος ἀπόλλων·
τὴν μὲν ἐγὼ σὺν νηΐ τ' ἐμῇ, καὶ ἐμοῖς ἑτάροισι
πέμψω· ἐγὼ δέ κ' ἄγω βρισηΐδα καλλιπάρηον
αὐτὸς ἰὼν κλισίηνδε, τὸ σὸν γέρας ὄφρ' ἐῢ εἰδῇς
ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος
ἶσον ἐμοὶ φάσθαι, καὶ ὁμοιωθήμεναι ἄντην·
ὣς φάτο· πηλεΐωνι δ' ἄχος γένετ'· ἐν δέ οἱ ἦτορ
στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν·
ἢ ὅγε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ·
τοὺς μὲν ἀναστήσειεν· ὁ δ' ἀτρεΐδην ἐναρίζοι,
ἠὲ χόλον παύσειεν, ἐρητύσειέ τε θυμόν,
ἕως ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
ἕλκετο δ' ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ' ἀθήνη
οὐρανόθεν, πρὸ γὰρ ἧκε θεὰ λευκώλενος ἥρη,
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
στῆ δ' ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε πηλεΐωνα
οἴῳ φαινομένη· τῶν δ' ἄλλων οὔτις ὁρᾶτο·
θάμβησεν δ' ἀχιλλεύς, μετὰ δ' ἐτράπετ' αὐτίκα δ' ἔγνω
παλλάδ' ἀθηναίην, δεινὼ δέ οἱ ὄσσε φάανθεν·
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
τίπτ' αὖτ' αἰγιόχοιο διὸς τέκος εἰλήλουθας·
ἦ ἵνα ὕβριν ἴδῃ ἀγαμέμνονος ἀτρεΐδαο·

ἀλλ' ἔκ τοι ἐρέω· τὸ δὲ, καὶ τετελέσθαι οἴω
ἧς ὑπεροπλίῃσι τάχ' ἄν ποτε θυμὸν ὀλέσσῃ.
Τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις ἀθήνη·
ἦλθον ἐγὼ παύσουσα τεὸν μένος, αἴ κε πίθηαι,
οὐρανόθεν· πρὸ δέ μ' ἧκε θεὰ λευκώλενος ἥρη
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε, κηδομένη τε·
ἀλλ' ἄγε λῆγ' ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·
ἀλλ' ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·
ὧδε γὰρ ἐξερέω· τὸ, καὶ τετελεσμένον ἔσται·
καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα
ὕβριος εἵνεκα τῆσδε· σὺ δ' ἴσχεο πείθεο δ' ἡμῖν·
Τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι
καὶ μάλα περ θυμῷ κεχολωμένον· ὣς γὰρ ἄμεινον
» ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τ' ἔκλυον αὐτοῦ·
ἦ· καὶ ἐπ' ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν·
ἂψ δ' ἐς κουλεὸν ὦσε μέγα ξίφος· οὐδ' ἀπίθησε
μύθῳ ἀθηναίης· ἡ δ' οὔλυμπον δὲ βεβήκει,
δώματ' ἐς αἰγιόχοιο διὸς μετὰ δαίμονας ἄλλους
πηλείδης δ' ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
ἀτρείδην προσέειπε, καὶ οὔπω λῆγε χόλοιο·
οἰνοβαρές· κυνὸς ὄμματ' ἔχων κραδίην δ' ἐλάφοιο,
οὔτέ ποτ' ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι
οὔτε λόχον δ' ἰέναι σὺν ἀριστήεσσιν ἀχαιῶν
τέτληκας θυμῷ· τὸ δέ τοι, κὴρ εἴδεται εἶναι·
ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν ἀχαιῶν
δῶρ' ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ·
δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·
ἦ γὰρ ἂν ἀτρείδη νῦν, ὕστατα λωβήσαιο·
ἀλλ' ἔκ τοι ἐρέω, καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·

ναὶ μὰ τόδε σκῆπτρον τὸ μὲν οὔποτε φύλλα καὶ ὄζους
φύσει· ἐπειδὴ πρῶτα τομὴν ἐν ὄρεσι λέλοιπεν,
οὐδ' ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε
φύλλα τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες ἀχαιῶν
ἐν παλάμης φορέουσι δικασπόλοι, οἵ τε θέμιστας
πρὸς Διὸς εἰρύαται· ὁ δέ τοι μέγας ἔσσεται ὅρκος·
ἦ ποτ' ἀχιλλῆος ποθὴ ἵξεται υἷας ἀχαιῶν
ξύμπαντας· τοῖς δ' οὔτι δυνήσεαι ἀχνύμενός περ,
χραισμεῖν· εὖτ' ἂν πολλοὶ ὑφ' ἕκτορος ἀνδροφόνοιο
θνήσκοντες πίπτωσι· σὺ δ' ἔνδοθι θυμὸν ἀμύξεις
χωόμενος ὅ τ' ἄριστον ἀχαιῶν οὐδὲν ἔτισας·
Ὣς φάτο πηλείδης· ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
χρυσείοις ἥλοισι πεπαρμένον· ἕζετο δ' αὐτὸς·
ἀτρείδης δ' ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ
ἡδυεπὴς ἀνόρουσε λιγὺς πυλίων ἀγορητής·
τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·
τῷ δ' ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
ἐφθίαθ' οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ' ἐγένοντο
ἐν πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
ὢ πόποι, ἦ μέγα πένθος ἀχαιίδα γαῖαν ἱκάνει·
ἦ κεν γηθήσαι πρίαμος πριάμοιό τε παῖδες
ἄλλοι τε τρῶες μέγα κεν κεχαροίατο θυμῷ·
εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν·
οἳ περὶ μὲν βουλῇ δαναῶν περὶ δ' ἐστὲ μάχεσθαι·
ἀλλὰ πίθεσθ'· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·
ἤδη γάρ ποτ' ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν
ἀνδράσιν ὡμίλησα καὶ οὔποτέ μ' οἵγ' ἀθέριζον·
οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,
οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν,

Καινέα τ' ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον,
Θησέα τ' αἰγείδην ἐπιείκελον ἀθανάτοισι·
κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·
κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο,
φηρσὶν ὀρεσκώοισι· καὶ ἐκπάγλως ἀπόλεσαν·
καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ πύλου ἐλθὼν
τηλόθεν ἐξ ἀπίης γαίης, καλέσαντο γὰρ αὐτοί·
καὶ μαχόμην κατ' ἔμαυτὸν ἐγὼ κείνοισι δ' ἂν οὔτις
τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·
καὶ μέν μου βουλέων ξύνιον πείθοντό τε μύθῳ·
ἀλλὰ πίθεσθε καὶ ὔμμες ἐπεὶ πείθεσθαι ἄμεινον·
μήτε σὺ τόνδ' ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,
ἀλλ' ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες ἀχαιῶν
μήτε σὺ πηλείδ' ἤθελ' ἐριζέμεναι βασιλῆϊ
ἀντιβίην· ἐπεὶ οὔποθ' ὁμοίης ἔμμορε τιμῆς
σκηπτοῦχος βασιλεὺς ᾧ τε ζεὺς κῦδος ἔδωκεν·
εἰ δὲ σὺ καρτερός ἐσσι, θεὰ δέ σε γείνατο μήτηρ,
ἀλλ' ὅγε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει·
ἀτρείδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε,
λίσσομ' ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν
ἕρκος ἀχαιοῖσι πέλεται πολέμοιο κακοῖο·
Τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων ἀγαμέμνων·
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·
ἀλλ' ὅδ' ἀνὴρ ἐθέλει πέρι πάντων ἔμμεναι ἄλλων.
πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ' ἀνάσσειν,
πᾶσι δὲ σημαίνειν, ἅτιν' οὐ πείσεσθαι ὀΐω·
εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες,
τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι,
Τὸν δ' ἄρ' ὑποβλήδην ἠμείβετο δῖος ἀχιλλεὺς,
ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην,

εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττι κεν εἴποις·
ἄλλοισιν δὴ ταῦτ᾽ ἐπιτέλλεο, μὴ γὰρ ἔμοι γε
σήμαιν᾽· οὐ γὰρ ἔγωγ᾽ ἔτι σοι πείσεσθαι ὀΐω.
ἄλλο δέ τοι ἐρέω σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
χερσὶ μὲν οὔτι ἔγωγε μαχήσομαι εἵνεκα κούρης
οὔτε σοὶ οὔτε τῷ ἄλλῳ, ἐπεί μ᾽ ἀφέλεσθέ γε δόντες·
τῶν δ᾽ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ,
τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·
εἰ δ᾽ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε·
αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί·
Ὣς τώ γ᾽ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν·
ἀνστήτην· λῦσαν δ᾽ ἀγορὴν παρὰ νηυσὶν ἀχαιῶν·
πηλείδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
ἤϊε σύν τε μενοιτιάδῃ, καὶ οἷς ἑτάροισιν·
ἀτρείδης δ᾽ ἄρα νῆα θοὴν ἅλαδε προέρυσσεν·
ἐν δ᾽ ἐρέτας ἔκρινεν ἐείκοσιν· ἐν δ᾽ ἑκατόμβην
βῆσε θεῷ· ἀνὰ δὲ χρυσηΐδα καλλιπάρηον
εἷσεν ἄγων· ἐν δ᾽ ἀρχὸς ἔβη πολύμητις ὀδυσσεύς·
οἱ μὲν ἔπειτ᾽ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα·
λαοὺς δ᾽ ἀτρείδης ἀπολυμαίνεσθαι ἄνωγεν·
οἱ δ᾽ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματ᾽ ἔβαλον·
ἔρδον δ᾽ ἀπόλλωνι τεληέσσας ἑκατόμβας
ταύρων ἠδ᾽ αἰγῶν παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο·
κνίση δ᾽ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ·
ὣς οἱ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδ᾽ ἀγαμέμνων
λῆγ᾽ ἔριδος τὴν πρῶτον ἐπηπείλησ᾽ ἀχιλῆϊ,
ἀλλ᾽ ὅγε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε·
τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·
ἔρχεσθον κλισίην πηληϊάδεω ἀχιλῆος·
χειρὸς ἑλόντ᾽ ἀγέμεν βρισηΐδα καλλιπάρηον·

εἰ δέ κε μὴ δώωσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
ἐλθὼν σὺν πλεόνεσι· τό οἱ καὶ ῥίγιον ἔσται.
Ὣς εἰπὼν προΐει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε.
τὼ δ' ἀέκοντε βάτην παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο·
μυρμιδόνων δ' ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην.
τὸν δ' εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
ἥμενον· οὐδ' ἄρα τώγε ἰδὼν γήθησεν ἀχιλλεύς.
τὼ μὲν ταρβήσαντε, καὶ αἰδομένω βασιλῆα,
στήτην, οὐδέ τι μιν προσεφώνεον οὐδ' ἐρέοντο.
αὐτὰρ ὁ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε.
Χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν.
ἆσσον ἴτ'· οὔτι μοι ὔμμες ἐπαίτιοι· ἀλλ' ἀγαμέμνων.
ὃς σφῶϊ προΐει βρισηΐδος εἵνεκα κούρης.
ἀλλ' ἄγε διογενὲς Πατρόκλεις ἔξαγε κούρην,
καί σφωϊν δὸς ἄγειν, τὼ δ' αὐτὼ μάρτυροι ἔστων
πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων,
καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος, εἴποτε δ' αὖτε
χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
τοῖς ἄλλοις· ἦ γὰρ ὅγ' ὀλοῇσι φρεσὶ θύει,
οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσω καὶ ὀπίσω,
ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο ἀχαιοί.
Ὣς φάτο· Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ.
ἐκ δ' ἄγαγε κλισίης βρισηΐδα καλλιπάρῃον,
δῶκε δ' ἄγειν· τὼ δ' αὖτις ἴτην παρὰ νῆας ἀχαιῶν.
ἡ δ' ἀέκουσ' ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ ἀχιλλεὺς
δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθεὶς,
θῖν' ἔφ' ἁλὸς πολιῆς ὁρόων ἐπὶ οἴνοπα πόντον.
πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς.
μῆτερ· ἐπεί μ' ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,
τιμήν πέρ μοι ὄφελλεν ὀλύμπιος ἐγγυαλίξαι

Ζεὺς ὑψιβρεμέτης· νῦν δ' οὐδέ με τυτθὸν ἔτισεν.
ἦ γάρ μ' ἀτρείδης εὐρυκρείων ἀγαμέμνων
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρας.
Ὣς φάτο δακρυχέων· τοῦ δ' ἔκλυε πότνια μήτηρ
ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι.
καρπαλίμως δ' ἀνέδυ πολιῆς ἁλὸς, ἠΰτ' ὀμίχλη.
καί ῥα πάροιθ' αὐτοῖο καθέζετο δακρυχέοντος.
χειρί τέ μιν κατέρεξεν, ἔπος τ' ἔφατ', ἔκ τ' ὀνόμαζε.
τέκνον, τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;
ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
Τὴν δὲ βαρυστενάχων, προσέφη πόδας ὠκὺς ἀχιλλεύς.
οἶσθα· τί ἤ τοι ταῦτ' εἰδυίῃ πάντ' ἀγορεύω;
ᾠχόμεθ' ἐς θήβην ἱερὴν πόλιν ἠετίωνος.
τὴν δὲ διεπράθομέν τε, καὶ ἤγομεν ἐνθάδε πάντα.
καὶ τὰ μὲν, εὖ δάσσαντο μετὰ σφίσιν υἷες ἀχαιῶν.
ἐκ δ' ἕλον ἀτρείδῃ χρυσηΐδα καλλιπάρῃον.
Χρύσης δ' αὖθ' ἱερεὺς ἑκατηβόλου ἀπόλλωνος,
ἦλθε θοὰς ἐπὶ νῆας ἀχαιῶν χαλκοχιτώνων,
λυσόμενός τε θύγατρα, φέρων τ' ἀπερείσι' ἄποινα.
στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου ἀπόλλωνος
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ ἐλίσσετο πάντας ἀχαιούς.
ἀτρείδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.
ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν ἀχαιοὶ,
αἰδεῖσθαί θ' ἱερῆα, καὶ ἀγλαὰ δέχθαι ἄποινα.
ἀλλ' οὐκ ἀτρείδῃ ἀγαμέμνονι ἥνδανε θυμῷ,
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε.
χωόμενος δ' ὁ γέρων, πάλιν ᾤχετο· τοῖο δ' ἀπόλλων
εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν.
ἧκε δ' ἐπ' ἀργείοισι κακὸν βέλος· οἱ δέ νυ λαοὶ,
θνῆσκον ἐπασσύτεροι· τὰ δ' ἐπῴχετο κῆλα θεοῖο

πάντῃ ἀνὰ στρατὸν εὐρὺν ἀχαιῶν· ἄμμι δὲ μάντις
εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.
αὐτίκ' ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·
ἀτρείωνα δ' ἔπειτα χόλος λάβεν· αἶψα δ' ἀναστὰς,
ἠπείλησεν μῦθον, ὃ δὴ τετελεσμένος ἐστί.
τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες ἀχαιοὶ
ἐς χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι.
τὴν δὲ, νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες
κούρην Βρισῆος· τήν μοι δόσαν υἷες ἀχαιῶν.
ἀλλὰ σὺ εἰ δύνασαί γε, περίσχεο παιδὸς ἑῆος.
ἐλθοῦσ' οὔλυμπόνδε, Δία λίσαι, εἴ ποτε δή τι
ἢ ἔπει ὤνησας κραδίην Διὸς, ἠὲ καὶ ἔργῳ.
πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
εὐχομένης· ὅτ' ἔφησθα κελαινεφέϊ κρονίωνι
οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
ὁππότε μιν ξυνδῆσαι ὀλύμπιοι ἤθελον ἄλλοι,
ἥρη τ', ἠδὲ ποσειδάων, καὶ παλλὰς ἀθήνη.
ἀλλὰ σὺ τόν γ' ἐλθοῦσα θεὰ, ὑπελύσαο δεσμῶν,
ὦχ' ἑκατόγχειρον καλέσασ' ἐς μακρὸν ὄλυμπον·
ὃν Βριάρεων καλέουσι θεοί· ἄνδρες δέ τε πάντες
Αἰγαίων'· ὁ γὰρ αὖτε βίῃ οὗ πατρὸς ἀμείνων·
ὅς ῥα παρὰ κρονίωνι καθέζετο κύδεϊ γαίων.
τὸν, καὶ ὑπέδεισαν μάκαρες θεοὶ, οὐδέ τ' ἔδησαν.
τῶν νῦν μιν μνήσασα, παρέζεο, καὶ λαβὲ γούνων,
αἴ κέν πως ἐθέλῃσιν ἐπὶ τρώεσσιν ἀρῆξαι.
τοὺς δὲ, κατὰ πρύμνας τε, καὶ ἀμφ' ἅλα ἔλσαι ἀχαιοὺς
κτεινομένους ἵνα πάντες ἐπαύρωνται βασιλῆος,
γνῷ δὲ καὶ ἀτρείδης εὐρυκρείων ἀγαμέμνων
ἣν ἄτην ὅτ' ἄριστον ἀχαιῶν οὐδὲν ἔτισεν.
Τὸν δ' ἠμείβετ' ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα.

ὤ μοι τέκνον ἐμὸν τί νύ σ' ἔτρεφον αἰνὰ τεκοῦσα;
αἴθ' ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος, καὶ ἀπήμων
ἧσθαι· ἐπεί νύ τοι αἶσα μίνυνθά περ, οὔτι μάλα δήν.
νῦν δ' ἅμα τ' ὠκύμορος, καὶ ὀϊζυρὸς περὶ πάντων
ἔπλεο. τῷ, σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισιν.
τοῦτο δέ τοι ἐρέουσα ἔπος Διῒ τερπικεραύνῳ
εἶμ' αὐτὴ πρὸς ὄλυμπον ἀγάννιφον, αἴκε πίθηται.
ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισιν,
μήνι' ἀχαιοῖσιν· πολέμου δ' ἀποπαύεο πάμπαν.
Ζεὺς γὰρ ἐπ' ὠκεανὸν μετ' ἀμύμονας αἰθιοπῆας
χθιζὸς ἔβη μετὰ δαῖτα. θεοὶ δ' ἅμα πάντες ἕποντο.
δωδεκάτῃ δέ τοι αὖθις ἐλεύσεται οὔλυμπόνδε.
καὶ τότ' ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ
καί μιν γουνάσομαι. καί μιν πείσεσθαι ὀΐω.
Ὣς ἄρα φωνήσασ', ἀπεβήσατο. τὸν δ' ἔλιπ' αὐτοῦ,
χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς·
τήν, ῥα βίῃ ἀέκοντος ἀπηύρων. αὐτὰρ ὀδυσσεὺς,
ἐς χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.
οἱ δ' ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
ἱστία μὲν στείλαντο, θέσαν δ' ἐν νηῒ μελαίνῃ.
ἱστὸν δ' ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες,
καρπαλίμως. τὴν δ' εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς.
ἐκ δ' εὐνὰς ἔβαλον· κατὰ δὲ πρυμνήσι' ἔδησαν.
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης.
ἐκ δ' ἑκατόμβην βῆσαν ἑκηβόλῳ ἀπόλλωνι.
ἐκ δὲ χρυσηῒς νηὸς βῆ ποντοπόροιο.
τὴν μὲν, ἔπειτ' ἐπὶ βωμὸν ἄγων πολύμητις ὀδυσσεὺς,
πατρὶ φίλῳ ἐν χερσὶ τίθει· καί μιν προσέειπεν,
Ὦ χρύση, πρό μ' ἔπεμψεν ἄναξ ἀνδρῶν ἀγαμέμνων,
παῖδά τε σοὶ ἀγέμεν· φοίβῳ θ' ἱερὴν ἑκατόμβην

ῥέξαι ὑπὲρ Δαναῶν· ὄφρ' ἱλασώμεθ' ἄνακτα,
ὃς νῦν ἀργείοισι πολύστονα κήδε' ἐφῆκεν.
Ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὁ δ' ἐδέξατο χαίρων,
παῖδα φίλην· τοὶ δ' ὦκα θεῷ κλειτὴν ἑκατόμβην,
ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν·
χερνίψαντο δ' ἔπειτα, καὶ οὐλοχύτας ἀνέλοντο.
τοῖσιν δὲ Χρύσης μεγάλ' εὔχετο χεῖρας ἀνασχών.
Κλῦθί μευ ἀργυρότοξ', ὃς χρύσην ἀμφιβέβηκας,
κίλλαν τε ζαθέην· τενέδοιό τε ἶφι ἀνάσσεις.
ἤδη μέν ποτ' ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο.
τίμησας μὲν ἐμέ. μέγα δ' ἴψαο λαὸν ἀχαιῶν.
ἠδ' ἔτι καὶ νῦν μοι τόδ' ἐπικρήηνον ἐέλδωρ.
ἤδη νῦν δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.
Ὣς ἔφατ' εὐχόμενος· τοῦ δ' ἔκλυε φοῖβος ἀπόλλων.
αὐτὰρ ἐπεί ῥ' εὔξαντο, καὶ οὐλοχύτας προβάλοντο,
αὐέρυσαν μὲν πρῶτα, καὶ ἔσφαξαν, καὶ ἔδειραν,
μηρούς τ' ἐξέταμον, κατά τε κνίσῃ ἐκάλυψαν,
δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν,
καῖε δ' ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ' αἴθοπα οἶνον·
λεῖβε. νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσίν.
αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη, καὶ σπλάγχν' ἐπάσαντο.
μίστυλλόν τ' ἄρα τ' ἄλλα, καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν.
ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
αὐτὰρ ἐπεὶ παύσαντο πόνου, τετύκοντό τε δαῖτα
δαίνυντ' οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
αὐτὰρ ἐπεὶ πόσιος, καὶ ἐδητύος ἐξ ἔρον ἕντο·
κοῦροι μὲν, κρητῆρας ἐπεστέψαντο ποτοῖο.
νώμησαν δ' ἄρα πᾶσιν, ἐπαρξάμενοι δεπάεσσιν.
οἱ δὲ, πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο·
καλὸν ἀείδοντες παιήονα κοῦροι ἀχαιῶν·

μέλποντες ἑκάεργον· ὁ δὲ, φρένα τέρπετ' ἀκούων.
ἦμος δ' ἠέλιος κατέδυ, καὶ ἐπὶ κνέφας ἦλθε,
δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός.
ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς,
καὶ τότ' ἔπειτ' ἀνάγοντο μετὰ στρατὸν εὐρὺν ἀχαιῶν.
τοῖσιν δ' ἴκμενον οὖρον ἵει ἑκάεργος ἀπόλλων.
οἳ δ' ἱστὸν στήσαντ', ἀνά θ' ἱστία λευκὰ πέτασσαν.
ἐν δ' ἄνεμος πρῆσεν μέσον ἱστίον· ἀμφὶ δὲ κῦμα
στείρῃ πορφύρεον μεγάλ' ἴαχε νηὸς ἰούσης.
ἡ δ' ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθα.
αὐτὰρ ἐπεί ῥ' ἵκοντο κατὰ στρατὸν εὐρὺν ἀχαιῶν,
νῆα μὲν οἵγε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν·
ὑψοῦ ἐπὶ ψαμάθοις· ὑπὸ δ' ἕρματα μακρὰ τάνυσσαν.
αὐτοὶ δ' ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.
Αὐτὰρ ὃ, μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι,
διογενὴς πηλέος υἱὸς πόδας ὠκὺς ἀχιλλεύς·
οὔτέ ποτ' εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν,
οὔτέ ποτ' ἐς πόλεμόν, ἀλλὰ φθινύθεσκε φίλον κῆρ,
αὖθι μένων· ποθέεσκε δ' ἀϋτήν τε, πόλεμόν τε.
ἀλλ' ὅτε δή ῥ' ἐκ τοῖο δυωδεκάτη γένετ' ἠώς,
καὶ τότε δὴ πρὸς ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,
πάντες ἅμα. Ζεὺς δ' ἦρχε. θέτις δ' οὐ λήθετ' ἐφετμέων
παιδὸς ἑοῦ, ἀλλ' ἥγ' ἀνεδύσατο κῦμα θαλάσσης.
ἠερίη δ' ἀνέβη μέγαν οὐρανὸν, οὔλυμπόν τε.
εὗρεν δ' εὐρύοπα κρονίδην, ἄτερ ἥμενον ἄλλων,
ἀκροτάτῃ κορυφῇ πολυδειράδος οὐλύμποιο.
καί ῥα πάροιθ' αὐτοῖο καθέζετο, καὶ λάβε γούνων
σκαιῇ· δεξιτερῇ δ' ἄρ' ὑπ' ἀνθερεῶνος ἑλοῦσα,
λισσομένη προσέειπε Δία κρονίωνα ἄνακτα.
Ζεῦ πάτερ, εἴποτε δή τοι μετ' ἀθανάτοισιν ὄνησα

ἢ ἔπει, ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·
τίμησόν μοι υἱὸν, ὃς ὠκυμορώτατος ἄλλων
ἔπλετ᾽· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν ἀγαμέμνων
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας·
ἀλλὰ σύ πέρ μιν τῖσον ὀλύμπιε μητίετα Ζεῦ·
τόφρα δ᾽ ἐπὶ τρώεσσι τίθει κράτος, ὄφρ᾽ ἂν ἀχαιοὶ,
υἱὸν ἐμὸν τίσωσιν, ὀφέλλωσίν τε ἑ τιμῇ.
Ὣς φάτο· τὴν δ᾽ οὔτι προσέφη νεφεληγερέτα Ζεύς·
ἀλλ᾽ ἀκέων δὴν ἧστο· Θέτις δ᾽ ὡς ἥψατο γούνων,
ὣς ἔχετ᾽ ἐμπεφυυῖα καὶ εἴρετο δεύτερον αὖθις·
νημερτὲς μὲν δή μοι ὑπόσχεο, καὶ κατάνευσον,
ἢ ἀπόειπ᾽, ἐπεὶ οὔτοι ἔπι δέος, ὄφρ᾽ ἐῢ εἰδῶ,
ὅσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.
Τὴν δὲ μέγ᾽ ὀχθήσας, προσέφη νεφεληγερέτα Ζεύς·
ἦ δὴ λοίγια ἔργ᾽, ὅτε ἔμ᾽ ἐχθοδοπῆσαι ἐφήσεις
ἥρῃ, ὅταν μ᾽ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·
ἡ δὲ, καὶ αὔτως μ᾽ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι
νεικεῖ· καί τέ με φησὶ μάχῃ τρώεσσιν ἀρήγειν·
ἀλλὰ σὺ μὲν νῦν αὖθις ἀπόστιχε, μή σε νοήσῃ
ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσω.
εἰ δ᾽ ἄγε τοι κεφαλῇ κατανεύσομαι, ὄφρα πεποίθῃς.
τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ᾽ ἀθανάτοισι μέγιστον
τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ᾽ ἀπατηλὸν
οὐδ᾽ ἀτελεύτητον γ᾽ ὅ,τι κεν κεφαλῇ κατανεύσω.
ἦ, καὶ κυανέῃσιν ἐπ᾽ ὀφρύσι νεῦσε κρονίων.
ἀμβρόσιαι δ᾽ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος,
κρατὸς ἀπ᾽ ἀθανάτοιο. μέγαν δ᾽ ἐλέλιξεν ὄλυμπον.
τώ γ᾽ ὣς βουλεύσαντε, διέτμαγεν. ἡ μὲν, ἔπειτα
εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ᾽ αἰγλήεντος ὀλύμπου.
Ζεὺς δὲ ἑὸν πρὸς δῶμα. θεοὶ δ᾽ ἅμα πάντες ἀνέσταν

ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον. οὐδέ τις ἔτλη
μεῖναι ἐπερχόμενον, ἀλλ᾽ ἀντίοι ἔσταν ἅπαντες.
ὣς ὁ μὲν, ἔνθα καθέζετ᾽ ἐπὶ θρόνου, οὐδέ μιν ἥρη
ἠγνόησεν· ἰδοῦσ᾽ ὅτι οἱ συμφράσατο βουλὰς
ἀργυρόπεζα Θέτις· θυγάτηρ ἁλίοιο γέροντος.
αὐτίκα κερτομίοισι Δία κρονίωνα προσηύδα.
τίς δ᾽ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;
αἰεί τοι φίλον ἐστὶν ἐμοῦ ἀπὸ νόσφιν ἐόντα,
κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τι πώ μοι
πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅ, ττι νοήσεις.
Τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα πατὴρ ἀνδρῶν τε, θεῶν τε.
ἥρη· μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
εἰδήσειν. χαλεποί τοι ἔσοντ᾽ ἀλόχῳ περ ἐούσῃ.
ἀλλ᾽ ὃν μέν κ᾽ ἐπιεικὲς ἀκουέμεν, οὔτις ἔπειτα
οὔτε θεῶν πρότερος τόν γ᾽ εἴσεται, οὔτ᾽ ἀνθρώπων.
ὃν δ᾽ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοιμι νοῆσαι,
μή τι σὺ ταῦτα ἕκαστα διείρεο, μηδὲ μετάλλα.
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοῶπις πότνια ἥρη.
αἰνότατε κρονίδη, ποῖον τὸν μῦθον ἔειπες;
καὶ λίην σε πάρος γ᾽ οὔτ᾽ εἴρομαι, οὔτε μεταλλῶ·
ἀλλὰ μάλ᾽ εὔκηλος, τὰ φράζεαι, ἅσσ᾽ ἐθέλῃσθα.
νῦν δ᾽ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ
ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος·
ἠερίη γὰρ σοί γε παρέζετο, καὶ λάβε γούνων.
τῇ σ᾽ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς ἀχιλῆα
τιμήσῃς· ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν ἀχαιῶν.
Τὴν δ᾽ ἀπαμειβόμενος, προσέφη νεφεληγερέτα Ζεύς.
δαιμονίη· αἰεὶ μὲν ὀΐεαι· οὐδέ σε λήθω.
πρῆξαι δ᾽ ἔμπης οὔτι δυνήσεαι, ἀλλ᾽ ἀπὸ θυμοῦ
μᾶλλον ἐμοὶ ἔσεαι. τὸ δέ τοι καὶ ῥίγιον ἔσται.

εἰ δ' οὕτω τοῦτ' ἐστὶν, ἐμοὶ μέλλει φίλον εἶναι.
ἀλλ' ἀκέουσα κάθησο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ.
μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ' ἐν ὀλύμπῳ
ἆσσον ἰόνθ', ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.
Ὣς ἔφατ', ἔδδεισεν δὲ βοῶπις πότνια ἥρη.
καί ῥ' ἀκέουσα καθῆστο, ἐπιγνάμψασα φίλον κῆρ.
ὤχθησαν δ' ἀνὰ δῶμα Διὸς, θεοὶ οὐρανίωνες.
τοῖσιν δ' ἥφαιστος κλυτοτέχνης ἦρχ' ἀγορεύειν,
μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ ἥρῃ.
ἦ δὴ λοίγια ἔργα τάδ' ἔσσεται, οὐδ' ἔτ' ἀνεκτά.
εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,
ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον, οὐδέ τι δαιτὸς
ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
μητρὶ δ' ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ.
πατρὶ φίλῳ ἐπίηρα φέρειν Διὶ, ὄφρα μὴ αὖτε
νεικείῃσι πατήρ. σὺν δ' ἡμῖν δαῖτα ταράξῃ.
εἴπερ γάρ κ' ἐθέλῃσιν ὀλύμπιος ἀστεροπητὴς
ἐξ ἑδέων στυφελίξαι. ὃ γὰρ πολὺ φέρτατός ἐστιν.
ἀλλὰ σὺ τόνγ' ἐπέεσσι καθάπτεσθαι μαλακοῖσι.
αὐτίκ' ἔπειθ' ἵλαος ὀλύμπιος ἔσσεται ἡμῖν.
Ὣς ἄρ' ἔφη. καὶ ἀναΐξας, δέπας ἀμφικύπελλον
μητρὶ φίλῃ ἐν χερσὶ τίθει καί μιν προσέειπε.
τέτλαθι μῆτερ ἐμὴ, καὶ ἀνάσχεο κηδομένη περ,
μή σε φίλην περ ἐοῦσαν, ἐν ὀφθαλμοῖσιν ἴδωμαι
θεινομένην. τότε δ' οὔτι δυνήσομαι ἀχνύμενός περ,
χραισμεῖν. ἀργαλέος γὰρ ὀλύμπιος ἀντιφέρεσθαι.
ἤδη γάρ με καὶ ἄλλοτ' ἀλεξέμεναι μεμαῶτα,
ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο.
πᾶν δ' ἦμαρ φερόμην, ἅμα δ' ἠελίῳ καταδύντι,
κάππεσον ἐν λήμνῳ. ὀλίγος δ' ἔτι θυμὸς ἐνῆεν.

ἔνθα με σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
Ὣς φάτο. μείδησεν δὲ θεὰ λευκώλενος ἥρη.
μειδήσασα δὲ, παιδὸς ἐδέξατο χειρὶ κύπελλον.
αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
ὠνοχόει, γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων.
ἄσβεστος δ' ἄρ' ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν,
ὡς ἴδον ἥφαιστον διὰ δώματα ποιπνύοντα·
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα,
δαίνυντ', οὐδ' ἔτι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ' ἀπόλλων,
μουσάων θ', αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,
οἱ μὲν, κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος·
ἧχι ἑκάστῳ, δῶμα περικλυτὸς ἀμφιγυήεις
ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι.
Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ' ὀλύμπιος ἀστεροπητὴς,
ἔνθα πάρος κοιμᾶθ', ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι.
ἔνθα καθεῦδ' ἀναβάς. παρὰ δὲ, χρυσόθρονος ἥρη.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Β'. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

εὺς ὄνειρον ἐπιπέμψας ἀγαμέμνονι, παρακελεύεται τοὺς ἕλληνας ἐξάγειν αὐτὸν ἐπὶ τὸν πόλεμον. ὁ δὲ, πρῶτον μὲν τῶν ἀρίστων συνέδριον συνήγαγεν. ἔπειτα δὲ ἐκκλησίαν ποιησάμενος, ἀποπειρᾶται αὐτῶν, παρακελευσάμενος φεύγειν εἰς τὰς πατρίδας. κατέχει δὲ αὐτοὺς ὀδυσσεὺς ἀθηνᾶς προνοίᾳ. καὶ Νέστωρ δημηγορήσας. εἶτα τροφὴν ἀνελόμενοι, ἐξοπλίζονται αὐτοί τε, καὶ ἡγεμόνες. ὁμοίως δὲ καὶ οἱ τρῶες ἴριδος

αὐτοῖς ἀπαγγειλάσης. κατάλογον δὲ ὁ ποιητὴς ἐποίησε τῶν στρατευμάτων, καὶ τῶν νηῶν.

ΑΛΛΩΣ.

Ζεὺς ἐμέμνητο Θέτιδος τῆς ἱκεσίας. τῶν ἄλλων θεῶν τε, καὶ ἀνθρώπων ὕπνῳ σχολαζόντων, πρὸ ὀφθαλμῶν ποιούμενος τὸν τοῦ Πηλέως, ὄνειρον ἀγαμέμνονι πέμπει, κελεύων αὐτὸν ἐκβάλλειν πάντας τοὺς ἕλληνας εἰς τὴν μάχην· καὶ συμβουλεύων αὐτῷ δηλαδὴ καὶ τὸν ἀχιλλέα παρακαλέσαι. ὁ δὲ, οὐ συνιεὶς τὸ ὄναρ, τοῖς ἀριστεῦσιν αὐτοῦ διηγεῖται. καὶ μετὰ τοῦτο εἰς ἐκκλησίαν ἀθροίσας πάντας ἕλληνας· ὑπόπτως πρὸς αὐτοὺς διακείμενος, διὰ τὸ ἡγεῖσθαι τὸν ἀχιλλέα ἐπιτιθέμενον αὐτῷ τῇ ἀρχῇ, προσοικειοῦσθαι τὸ πᾶν πλῆθος πειράζων, φεύγειν αὐτοὺς εἰς τὰς πατρίδας κελεύει· οἱ δὲ, οὐ συνιέντες, ἐπὶ τὸ καθέλκειν τὰς ναῦς, καὶ εἰς τὰς πατρίδας ἀπαλλάττεσθαι χωροῦσιν. ὀδυσσεὺς δὲ ὑποθεμένης αὐτῷ ἀθηνᾶς, τοὺς μὲν ἀρίστους, πείθει κατέχειν. τῶν δὲ στρατιωτῶν, πικρῶς καθάπτεται. παύει δὲ καὶ Θερσίτην ἀμούσως πρὸς τὸν βασιλέα στασιάζοντα. καὶ τοὺς ἕλληνας μένειν, καὶ τὴν ἴλιον ἑλεῖν προτρέπει. συμβουλεύσαντος δὲ καὶ Νέστορος τὰ αὐτὰ, ἀγαμέμνων θύσας τῷ Διῒ, τοὺς γέροντας ἑστιᾷ. καὶ προτρεψάμενος τοὺς ἕλληνας, ἐπὶ τὸν πόλεμον ἐξάγει ἅπαντας. ἑξῆς δέ ἐστιν ὁ κατάλογος τῶν νεῶν, ἐφ' ὧν ἦλθον οἱ ἥρωες, καὶ οἱ ἕλληνες, καὶ τῶν ἐπικούρων, καὶ τῶν ἡγεμόνων αὐτῶν.

ΙΛΙΑΔΟΣ. Β'. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Βῆτα δ' ὄνειρον ἔχει· ἀγορὴν, καὶ νῆας ἀριθμεῖ.

α Ἄλλοι μέν ῥα θεοί τε, καὶ ἀνέρες ἱπποκορυσταὶ,
εὗδον παννύχιοι· Δία δ' οὐκ ἔχε νήδυμος ὕπνος.
ἀλλ' ὅγε μερμήριζε κατὰ φρένα, ὡς ἀχιλῆα
τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν ἀχαιῶν.
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
πέμψαι ἐπ' ἀτρείδῃ ἀγαμέμνονι οὖλον ὄνειρον.
καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα,
Βάσκ' ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας ἀχαιῶν,
ἐλθὼν ἐς κλισίην ἀγαμέμνονος ἀτρείδαο,
πάντα μάλ' ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·
θωρῆξαί ἑ κέλευε καρηκομόωντας ἀχαιοὺς
πανσυδίῃ. νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
τρώων. οὐ γὰρ ἔτ' ἀμφὶς ὀλύμπια δώματ' ἔχοντες
ἀθάνατοι φράζονται· ἐπέγναμψε γὰρ ἅπαντας
ἥρη λισσομένη. τρώεσσι δὲ κήδε' ἐφῆπται.
Ὣς φάτο. βῆ δ' ἄρ ὄνειρος, ἐπεὶ τὸν μῦθον ἄκουσε.
καρπαλίμως δ' ἵκανε θοὰς ἐπὶ νῆας ἀχαιῶν·
βῆ δ' ἄρ ἐπ' ἀτρείδην ἀγαμέμνονα· τὸν δ' ἐκίχανεν
εὕδοντ' ἐν κλισίῃ· περὶ δ' ἀμβρόσιος κέχυθ' ὕπνος.
στῆ δ' ἄρ ὑπὲρ κεφαλῆς νηληΐῳ υἷι ἐοικὼς,
Νέστορι τόν, ῥα μάλιστα γερόντων τῖ' ἀγαμέμνων.
τῷ, μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος.
εὕδεις ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο;
» Οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,

ᾧ λαοί τ' ἐπιτετράφαται, καὶ τόσα μέμηλεν.
νῦν δ' ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
ὃς σεῦ ἄνευθεν ἐὼν, μέγα κήδεται, ἠδ' ἐλεαίρει.
θωρῆξαί σε κέλευσε καρηκομόωντας ἀχαιοὺς
πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
τρώων· οὐ γὰρ ἔτ' ἀμφὶς ὀλύμπια δώματ' ἔχοντες,
ἀθάνατοι φράζονται. ἐπέγναμψεν γὰρ ἅπαντας
ἥρη λισσομένη· τρώεσσι δὲ κήδε' ἐφῆπται
ἐκ Διός. ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί· μηδέ σε λήθη
αἱρείτω, εὖτ' ἄν σε μελίφρων ὕπνος ἀνήῃ.
Ὣς ἄρα φωνήσας, ἀπεβήσετο· τὸν δ' ἔλιπ' αὐτοῦ
τὰ φρονέοντ' ἀνὰ θυμὸν, ἅ ῥ' οὐ τελέεσθαι ἔμελλε.
φῆ γὰρ ὅγ' αἱρήσειν πριάμου πόλιν ἤματι κείνῳ
νήπιος· οὐδὲ τὰ ᾔδη, ἅ ῥα Ζεὺς μήδετο ἔργα·
θήσειν γὰρ ἔτ' ἔμελλεν ἐπ' ἄλγεά τε, στοναχάς τε,
τρωσί τε καὶ δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.
ἔγρετο δ' ἐξ ὕπνου· θείη δέ μιν ἀμφέχυτ' ὀμφή.
ἕζετο δ' ὀρθωθεὶς· μαλακὸν δ' ἔνδυνε χιτῶνα
καλὸν, νηγάτεον· περὶ δ' αὖ μέγα βάλλετο φᾶρος.
ποσσὶ δ' ὑπαὶ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον.
εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί.
σὺν τῷ ἔβη κατὰ νῆας ἀχαιῶν χαλκοχιτώνων.
ἠὼς μὲν ῥα θεὰ προσεβήσατο μακρὸν ὄλυμπον
Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν.
αὐτὰρ ὁ κηρύκεσσι λιγυφθόγγοισι κέλευε
κηρύσσειν ἀγορὴν δὲ καρηκομόωντας ἀχαιούς.
οἱ μὲν ἐκήρυσσον· τοὶ δ' ἠγείροντο μάλ' ὦκα.
βουλὴν γὰρ πρῶτον μεγαθύμων ἷζε γερόντων
νεστορέῃ παρὰ νηῒ πυλοιγενέος βασιλῆος.

τοὺς, ὅγε συγκαλέσας, πυκινὴν ἠρτύνετο βουλήν.
κλῦτε φίλοι. θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος
ἀμβροσίην διὰ νύκτα. μάλιστα δὲ Νέστορι δίῳ
εἶδός τε, μέγεθός τε, φυήν τ' ἄγχιστα ἐῴκει.
στῆ δ' ἄρ ὑπὲρ κεφαλῆς· καί με πρὸς μῦθον ἔειπεν.
εὕδεις ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο;
» οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,
» ᾧ λαοί τ' ἐπιτετράφαται, καὶ τόσσα μέμηλε.
νῦν δ' ἐμέθεν ξύνες ὦκα. Διός δέ τοι ἄγγελός εἰμι.
ὅς σεῦ ἄνευθεν ἐὼν, μέγα κήδεται, ἠδ' ἐλεαίρει.
θωρῆξαί σε κέλευσε καρηκομόωντας ἀχαιοὺς,
πανσυδίῃ. νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
τρώων. οὐ γὰρ ἔτ' ἀμφὶς ὀλύμπια δώματ' ἔχοντες
ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
ἥρη λισσομένη. τρώεσσι δὲ κήδε' ἐφῆπται
ἐκ Διός. ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν. ὣς ὁ μὲν εἰπὼν,
ᾤχετ' ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.
ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας ἀχαιῶν.
πρῶτα δ' ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί.
καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω.
ὑμεῖς δ' ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.
ἤτοι ὅγ' ὣς εἰπὼν, κατ' ἄρ' ἕζετο. τοῖσι δ' ἀνέστη
Νέστωρ, ὅς ῥα πύλοιο ἄναξ ἦν ἠμαθόεντος.
ὅσφιν ἐϋφρονέων, ἀγορήσατο, καὶ μετέειπεν.
ὦ φίλοι, ἀργείων ἡγήτορες ἠδὲ μέδοντες.
εἰ μέν τις τὸν ὄνειρον ἀχαιῶν ἄλλος ἔνισπε,
ψεῦδός κεν φαῖμεν, καὶ νοσφιζοίμεθα μᾶλλον.
νῦν δ' ἴδεν ὃς μέγ' ἄριστος ἐνὶ στρατῷ εὔχεται εἶναι.
ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας ἀχαιῶν.
Ὣς ἄρα φωνήσας, βουλῆς ἐξῆρχε νέεσθαι.

οἱ δ' ἐπανέστησαν, πείθοντό τε ποιμένι λαῶν
σκηπτοῦχοι βασιλῆες. ἐπεσσεύοντο δὲ λαοί·
ἠΰτε ἔθνεα εἶσι μελισσάων ἀδινάων,
πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων·
βοτρυδὸν δὲ πέτονται ἐπ' ἄνθεσιν εἰαρινοῖσιν·
αἱ μέν, τ' ἔνθα ἅλις πεποτήαται, αἱ δέ, τε ἔνθα·
ὣς τῶν, ἔθνεα πολλὰ νεῶν ἄπο, καὶ κλισιάων,
ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο
ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει
ὀτρύνουσ' ἰέναι Διὸς ἄγγελος· οἱ δ' ἀγέροντο·
τετρήχει δ' ἀγορή, ὑπὸ δ' ἐστοναχίζετο γαῖα
λαῶν ἱζόντων, ὅμαδος δ' ἦν, ἐννέα δέ σφέας
κήρυκες βοόωντες ἐρήτυον, εἴποτ' ἀϋτῆς
σχοίατ', ἀκούσειαν δὲ διοτρεφέων βασιλήων·
σπουδῇ δ' ἕζετο λαός, ἐρήτυθεν δὲ καθ' ἕδρας
παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων ἀγαμέμνων
ἔστη σκῆπτρον ἔχων· τὸ μὲν ἥφαιστος κάμε τεύχων·
ἥφαιστος μὲν δῶκε Διὶ κρονίωνι ἄνακτι·
αὐτὰρ ἄρα Ζεὺς, δῶκε διακτόρῳ ἀργειφόντῃ·
ἑρμείας δὲ ἄναξ, δῶκε πέλοπι πληξίππῳ·
αὐτὰρ ὁ αὖτε πέλοψ, δῶκ' ἀτρέϊ ποιμένι λαῶν,
ἀτρεὺς δὲ θνήσκων, ἔλιπε πολύαρνι Θυέστῃ·
αὐτὰρ ὁ αὖτε θυέστ', ἀγαμέμνονι λεῖπε φορῆναι,
πολλῇσι νήσοισι καὶ ἄργεϊ παντὶ ἀνάσσειν·
τῷ, ὅγ' ἐρεισάμενος, ἔπεα πτερόεντα προσηύδα·
ὦ φίλοι ἥρωες δαναοί, θεράποντες ἄρηος,
Ζεύς με μέγα κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ·
σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο, καὶ κατένευσεν,
ἴλιον ἐκπέρσαντ' εὐτείχεον, ἀπονέεσθαι·
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει

δυσκλέα ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν
» οὕτω που Διῒ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
» ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα,
» ἠδ' ἔτι καὶ λύσει. τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
αἰσχρὸν γὰρ τόδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν ἀχαιῶν,
ἄπρηκτον πόλεμον πολεμίζειν, ἠδὲ μάχεσθαι
ἀνδράσι παυροτέροισι. τέλος δ' οὔπω τι πέφανται.
εἴπερ γάρ κ' ἐθέλοιμεν ἀχαιοί τε, τρῶές τε
ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,
τρῶας μὲν λέξασθαι ἐφέστιοι, ὅσσοι ἔασιν,
ἡμεῖς δ' ἐς δεκάδας διακοσμηθεῖμεν ἀχαιοί,
τρώων δ' ἄνδρα ἕκαστον ἑλοίμεθα οἰνοχοεύειν,
πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.
τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας ἀχαιῶν
τρώων, οἳ ναίουσι κατὰ πτόλιν. ἀλλ' ἐπίκουροι
πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν.
οἵ με μέγα πλάζουσι, καὶ οὐκ εἰῶσ' ἐθέλοντα
ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.
ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί.
καὶ δὴ δοῦρα σέσηπε νεῶν, καὶ σπάρτα λέλυνται.
αἱ δέ που ἡμέτεραί τ' ἄλοχοι, καὶ νήπια τέκνα,
εἵαται ἐν μεγάροισι ποτιδέγμεναι. ἄμμι δὲ ἔργον
αὔτως ἀκράαντον, οὗ εἵνεκα δεῦρ' ἱκόμεσθα.
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
οὐ γὰρ ἔτι τροίην αἱρήσομεν εὐρυάγυιαν.
Ὣς φάτο. τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
πᾶσι μετὰ πληθὺν, ὅσοι οὐ βουλῆς ἐπάκουσαν.
κινήθη δ' ἀγορὴ, ὡς κύματα μακρὰ θαλάσσης

πόντου ἰκαρίοιο, τὰ, μέν τ' εὖρός τε, νότος τε
ὤρορ' ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.
ὡς δ' ὅτε κινήσῃ ζέφυρος βαθὺ λήϊον ἐλθὼν
λάβρος ἐπαιγίζων, ἐπί τ' ἠμύει ἀσταχύεσιν,
ὣς τῶν πᾶσ' ἀγορὴ κινήθη. τοὶ δ' ἀλαλητῷ
νῆας ἐπεσσεύοντο. ποδῶν δ' ὑπένερθε κονίη
ἵστατ' ἀειρομένη. τοὶ δ' ἀλλήλοισι κέλευον
ἅπτεσθαι νηῶν, ἠδ' ἑλκέμεν εἰς ἅλα δῖαν,
οὐρούς τ' ἐξεκάθαιρον. ἀϋτὴ δ' οὐρανὸν ἷκεν
οἴκαδ' ἱεμένων, ὑπὸ δ' ᾕρεον ἕρματα νηῶν.
ἔνθά κεν ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη,
εἰ μὴ ἀθηναίην ἥρη πρὸς μῦθον ἔειπεν.
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος ἀτρυτώνη·
οὕτω δὴ οἶκόνδε, φίλην ἐς πατρίδα γαῖαν
ἀργεῖοι φεύξονται ἐπ' εὐρέα νῶτα θαλάσσης.
κὰδ δέ κεν εὐχωλὴν πριάμῳ καὶ τρωσὶ λίποιεν
ἀργείην ἑλένην, ἧς εἵνεκα πολλοὶ ἀχαιῶν
ἐν τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης.
ἀλλ' ἴθι νῦν μετὰ λαὸν ἀχαιῶν χαλκοχιτώνων·
σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
μηδὲ ἔα νῆας ἅλαδ' ἑλκέμεν ἀμφιελίσσας.
Ὣς ἔφατ'. οὐδ' ἀπίθησε θεὰ γλαυκῶπις ἀθήνη.
βῆ δὲ κατ' οὐλύμποιο καρήνων ἀΐξασα.
καρπαλίμως δ' ἵκανε θοὰς ἐπὶ νῆας ἀχαιῶν.
εὗρεν ἔπειτ' ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
ἑσταότ'. οὐδ' ὅγε νηὸς ἐϋσσέλμοιο μελαίνης
ἅπτετ', ἐπεί μιν ἄχος κραδίην, καὶ θυμὸν ἵκανεν.
ἀγχοῦ δ' ἱσταμένη, προσέφη γλαυκῶπις ἀθήνη.
διογενὲς λαερτιάδη πολυμήχαν' ὀδυσσεῦ,
οὕτω δὴ οἶκόνδε, φίλην ἐς πατρίδα γαῖαν

φεύξεσθ'

φεύξεσθ' ἐν νήεσι πολυκλήϊσι πεσόντες,
κὰδ δέ κεν εὐχωλὴν πριάμῳ, καὶ τρωσὶ λίποιτε
ἀργείην ἑλένην· ἧς εἵνεκα πολλοὶ ἀχαιῶν
ἐν τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης;
ἀλλ' ἴθι νῦν μετὰ λαὸν ἀχαιῶν, μηδ' ἔτ' ἐρώει.
σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον.
μηδὲ ἔα νῆας ἅλαδ' ἑλκέμεν ἀμφιελίσσας.
Ὣς φάθ'. ὁ δὲ, ξυνέηκε θεᾶς ὄπα φωνησάσης.
βῆ δὲ θέειν. ἀπὸ δὲ χλαῖναν βάλε. τὴν δ' ἐκόμισσε
κῆρυξ Εὐρυβάτης ἰθακήσιος, ὅς οἱ ὀπήδει.
αὐτὸς δ' ἀτρείδεω ἀγαμέμνονος ἀντίος ἐλθὼν,
δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί.
σὺν τῷ, ἔβη κατὰ νῆας ἀχαιῶν χαλκοχιτώνων.
ὅντινα μὲν βασιλῆα, καὶ ἔξοχον ἄνδρα κιχείη,
τὸν δ' ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς.
δαιμόνι', οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι.
ἀλλ' αὐτός τε κάθησο, καὶ ἄλλους ἵδρυε λαούς.
οὐ γάρ πω σάφα οἶσθ' οἷος νόος ἀτρείδαο.
νῦν μὲν πειρᾶται, τάχα δ' ἴψεται υἷας ἀχαιῶν.
ἐν βουλῇ δ' οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.
μή τι χολωσάμενος, ῥέξῃ κακὸν υἷας ἀχαιῶν.
θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέος βασιλῆος.
τιμὴ δ' ἐκ Διός ἐστι. φιλεῖ δέ ἑ μητίετα Ζεύς.
ὃν δ' αὖ δήμου τ' ἄνδρα ἴδοι, βοόωντά τ' ἐφεύροι,
τὸν, σκήπτρῳ ἐλάσασκεν, ὁμοκλήσασκέ τε μύθῳ.
δαιμόνι' ἀτρέμας ἧσο, καὶ ἄλλων μῦθον ἄκουε,
οἳ σέο φέρτεροί εἰσι. σὺ δ' ἀπτόλεμος, καὶ ἄναλκις,
οὔτε ποτ' ἐν πολέμῳ ἐναρίθμιος, οὔτ' ἐνὶ βουλῇ.
οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ' ἀχαιοί.
οὐκ ἀγαθὸν πολυκοιρανίη. εἷς κοίρανος ἔστω,

» εἷς βασιλεὺς, ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω
» σκῆπτρόν τ' ἠδὲ θέμιστας, ἵνα σφίσι βασιλεύῃ. Νόθος
ὣς ὅγε κοιρανέων δίεπε στρατόν· οἱ δ' ἀγορήνδε
αὖτις ἐπεσσεύοντο νεῶν ἄπο, καὶ κλισιάων
ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης
αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.
ἄλλοι μέν ῥ' ἕζοντο, ἐρήτυθεν δὲ καθέδρας.
Θερσίτης δ' ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,
ὅς ῥ' ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε, πολλά τε ᾔδη,
μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐριζέμεναι βασιλεῦσιν
ἀλλ' ὅ, τι οἱ εἴσαιτο γελοίϊον ἀργείοισιν
ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ ἴλιον ἦλθε.
φολκὸς ἔην, χωλὸς δ' ἕτερον πόδα· τὼ δέ οἱ ὤμω,
κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθεν,
φοξὸς ἔην κεφαλὴν· ψεδνὴ δ' ἐπενήνοθε λάχνη.
ἔχθιστος δ' ἀχιλῆϊ μάλιστ' ἦν, ἠδ' ὀδυσῆϊ·
τὼ γὰρ νεικείεσκε τότ' αὖτ' ἀγαμέμνονι δίῳ.
ὀξέα κεκληγὼς λέγ' ὀνείδεα· τῷ δ' ἄρ' ἀχαιοὶ
ἐκπάγλως κοτέοντο νεμεσσηθέντ' ἐνὶ θυμῷ.
αὐτὰρ ὁ, μακρὰ βοῶν, ἀγαμέμνονα νείκεε μύθῳ.
ἀτρεΐδη· τέο δ' αὖτ' ἐπιμέμφεαι, ἠδὲ χατίζεις;
πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι ἀχαιοὶ
πρωτίστῳ δίδομεν, εὖτ' ἂν πτολίεθρον ἕλωμεν.
ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει
τρώων ἱπποδάμων ἐξ ἰλίου υἷος ἄποινα.
ὅν κεν ἐγὼ δήσας ἀγάγω, ἢ ἄλλος ἀχαιῶν.
ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,
ἥν τ' αὐτὸς ἀπο νόσφι κατίσχεαι, οὐ μὲν ἔοικεν
ἀρχὸν ἐόντα, κακῶν ἐπιβασκέμεν υἷας ἀχαιῶν.

ὦ πέπονες, κάκ' ἐλέγχε' ἀχαιΐδες οὐκ ἔτ' ἀχαιοί,
οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα τόνδε δ' ἐῶμεν
αὐτοῦ ἐνὶ τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται
ἤ ῥά τί οἱ χ' ἡμεῖς προσαμύνομεν, ἦε καὶ οὐκί.
ὃς καὶ νῦν ἀχιλῆα ἕο μέγ' ἀμείνονα φῶτα
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας·
ἀλλὰ μάλ' οὐκ ἀχιλῆϊ χόλος φρεσὶν, ἀλλὰ μεθήμων·
ἦ γὰρ ἂν ἀτρεΐδη, νῦν ὕστατα λωβήσαιο.
Ὣς φάτο, νεικείων ἀγαμέμνονα ποιμένα λαῶν
Θερσίτης. τῷ δ' ὦκα παρίστατο δῖος ὀδυσσεύς.
καί μιν ὑπόδρα ἰδὼν, χαλεπῷ ἠνίπαπε μύθῳ·
Θερσῖτ' ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητὴς,
ἴσχεο, μηδ' ἔθελ' οἶος ἐριζέμεναι βασιλεῦσιν·
οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον
ἔμμεναι· ὅσσοι ἅμ' ἀτρεΐδῃς ὑπὸ ἴλιον ἦλθον.
τῷ, οὐκ ἂν βασιλῆας ἀνὰ στόμ' ἔχων ἀγορεύοις·
καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.
οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,
ἢ εὖ, ἦε κακῶς νοστήσομεν υἷες ἀχαιῶν·
τῷ, νῦν ἀτρεΐδῃ ἀγαμέμνονι ποιμένι λαῶν
ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν
ἥρωες δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις·
ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται.
εἴ κ' ἔτι σ' ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,
μηκέτ' ἔπειτ' ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,
μηδ' ἔτι τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,
εἰ μὴ ἐγώ σε λαβὼν, ἀπὸ μὲν φίλα εἵματα δύσω,
χλαῖνάν τ', ἠδὲ χιτῶνα, τά, τ' αἰδῶ ἀμφικαλύπτει,
αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω,
πεπληγὼς, ἀγορῆθεν ἀεικέσι πληγῇσιν.

Ὣς ἄρ᾽ ἔφη· σκήπτρῳ δὲ μετάφρενον, ἠδὲ καὶ ὤμω
πλῆξεν. ὁ δ᾽ ἰδνώθη. θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
σμῶδιξ δ᾽ αἱματόεσσα μεταφρένου ἐξυπανέστη,
σκήπτρου ὑπὸ χρυσέου· ὁ δ᾽ ἄρ᾽ ἕζετο, τάρβησέν τε·
ἀλγήσας δ᾽ ἀχρεῖον ἰδὼν, ἀπεμόρξατο δάκρυ.
οἱ δὲ, καὶ ἀχνύμενοί περ, ἐπ᾽ αὐτῷ ἡδὺ γέλασσαν.
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον,
ὢ πόποι, ἦ δὴ μυρί᾽ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε·
βουλάς τ᾽ ἐξάρχων ἀγαθὰς, πόλεμόν τε κορύσσων.
νῦν δὲ τὸ δὴ μέγ᾽ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν.
ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχ᾽ ἀγοράων.
οὐ θήν μιν πάλιν αὖθις ἀνήσει θυμὸς ἀγήνωρ,
νεικείειν βασιλῆας ὀνειδίοις ἐπέεσσιν.
Ὣς φάσαν ἡ πληθύς. ἀνὰ δ᾽ ὁ πτολίπορθος Ὀδυσσεὺς,
ἔστη σκῆπτρον ἔχων. παρὰ δὲ, γλαυκῶπις Ἀθήνη
εἰδομένη κήρυκι, σιωπᾶν λαὸν ἀνώγει,
ὡς ἅμα θ᾽ οἱ πρῶτοί τε, καὶ ὕστατοι υἷες Ἀχαιῶν
μῦθον ἀκούσειαν, καὶ ἐπιφρασσαίατο βουλήν.
ὅσφιν ἐϋφρονέων ἀγορήσατο, καὶ μετέειπεν.
Ἀτρείδη νῦν δή σε ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ
πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν.
οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν, ἥν περ ὑπέσταν,
ἐνθάδ᾽ ἔτι στείχοντες ἀπ᾽ Ἄργεος ἱπποβότοιο,
Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι.
ὥστε γὰρ ἢ παῖδες νεαροὶ, χῆραί τε γυναῖκες,
ἀλλήλοισιν ὀδύρονται οἶκόνδε νέεσθαι.
ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι.
καὶ γάρ τίς θ᾽ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο,
ἀσχαλάᾳ παρὰ νηῒ πολυζύγῳ, ἥν περ ἄελλαι
χειμέριαι εἰλέωσιν, ὀρινομένη τε θάλασσα.

ἡμῖν δ᾽ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς
ἐνθάδε μιμόντεσι. τῷ, οὐ νεμεσίζομ᾽ ἀχαιοὺς
ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης
αἰσχρόν τοι δηρόν τε μένειν, κενεόν τε νέεσθαι.
τλῆτε φίλοι, καὶ μείνατ᾽ ἐπὶ χρόνον, ὄφρα δαῶμεν
εἰ ἐτεὸν Κάλχας μαντεύεται, ἠὲ καὶ οὐκί.
εὖ γὰρ δὴ τόγε ἴδμεν ἐνὶ φρεσίν. ἐστὲ δὲ πάντες
μάρτυροι οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι,
χθιζά τε, καὶ πρώϊζ᾽ ὅτ᾽ ἐς αὐλίδα νῆες ἀχαιῶν
ἠγερέθοντο, κακὰ πριάμῳ, καὶ τρωσὶ φέρουσαι.
ἡμεῖς δ᾽ ἀμφὶ περὶ κρήνην, ἱεροὺς κατὰ βωμοὺς
ἔρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας
καλῇ ὑπὸ πλατανίστῳ, ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ.
ἔνθ᾽ ἐφάνη μέγα σῆμα, δράκων ἐπὶ νῶτα δαφοινὸς
σμερδαλέος, τόν ῥ᾽ αὐτὸς ὀλύμπιος ἧκε φόωσδε.
βωμοῦ ὑπαΐξας, πρὸς ῥα πλατάνιστον ὄρουσεν.
ἔνθα δ᾽ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,
ὄζῳ ἐπ᾽ ἀκροτάτῳ, πετάλοις ὑποπεπτηῶτες,
ὀκτώ· ἀτὰρ μήτηρ ἐνάτη ἦν, ἣ τέκε τέκνα.
ἔνθ᾽ ὅγε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας.
μήτηρ δ᾽ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα.
τὴν δ᾽ ἐλελιξάμενος, πτέρυγος λάβεν ἀμφιαχυῖαν.
αὐτὰρ ἐπεὶ κατὰ τέκν᾽ ἔφαγε στρουθοῖο, καὶ αὐτὴν,
τὸν μὲν ἀρίζηλον θῆκεν θεός, ὅς περ ἔφηνεν.
λᾶαν γάρ μιν ἔθηκε Κρόνου παῖς ἀγκυλομήτεω.
ἡμεῖς δ᾽ ἑσταότες, θαυμάζομεν οἷον ἐτύχθη.
ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ᾽ ἑκατόμβας,
Κάλχας δ᾽ αὐτίκ᾽ ἔπειτα θεοπροπέων ἀγόρευε.
τίπτ᾽ ἄνεω ἐγένεσθε καρηκομόωντες ἀχαιοί·
ἡμῖν μὲν τόδ᾽ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς,

ὄψιμον, ὀψιτέλεστον, ὅου κλέος, οὔποτ' ὀλεῖται·
ὡς οὗτος κατὰ τέκν' ἔφαγε στρουθοῖο, καὶ αὐτήν,
ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,
ὣς ἡμεῖς τοσαῦτ' ἔτεα πολεμίξομεν αὖθι·
τῷ δεκάτῳ δὲ, πόλιν αἱρήσομεν εὐρυάγυιαν·
κεῖνος θ' ὣς ἀγόρευε, τὰ δὴ νῦν πάντα τελεῖται.
ἀλλ' ἄγε μίμνετε πάντες ἐϋκνήμιδες ἀχαιοί
αὐτοῦ, εἰσόκεν ἄστυ μέγα πριάμοιο ἕλωμεν·
Ὣς ἔφατ'· ἀργεῖοι δὲ μέγ' ἴαχον· ἀμφὶ δὲ νῆες
σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' ἀχαιῶν,
μῦθον ἐπαινήσαντες ὀδυσσῆος θείοιο·
Τοῖσι δὲ καὶ μετέειπε γερήνιος ἱππότα Νέστωρ·
ὢ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
νηπιάχοις, οἷς οὔτι μέλει πολεμήϊα ἔργα.
πῇ δὴ συνθεσίαι τε, καὶ ὅρκια βήσεται ἡμῖν;
ἐν πυρὶ δὴ βουλαί τε γενοίατο, μήδεά τ' ἀνδρῶν,
σπονδαί τ' ἄκρητοι, καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·
αὔτως γὰρ ῥ' ἐπέεσσ' ἐριδαίνομεν, οὐδέ τι μῆχος
εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδ' ἐόντες.
ἀτρεΐδη· σὺ δ' ἔθ' ὡς πρὶν ἔχων ἀστεμφέα βουλήν,
ἄρχευ' ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,
τούσδε δ' ἔα φθινύθειν ἕνα, καὶ δύο, τοί κεν ἀχαιῶν
νόσφιν βουλεύωσ'· ἄνυσις δ' οὐκ ἔσσεται αὐτῶν,
πρὶν ἄργοσδ' ἰέναι· πρὶν καὶ Διὸς αἰγιόχοιο
γνώμεναι, εἴτε ψεῦδος ὑπόσχεσις, ἦε καὶ οὐκί·
φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα κρονίωνα
ἤματι τῷ, ὅτε νηυσὶν ἐπ' ὠκυπόροισιν ἔβαινον
ἀργεῖοι, τρώεσσι φόνον, καὶ κῆρα φέροντες,
ἀστράπτων ἐπιδέξι', ἐναίσιμα σήματα φαίνων·
τῷ, μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι,

πρίν τινα παρ τρώων ἀλόχῳ κατακοιμηθῆναι,
τίσασθαι δ' ἑλένης ὁρμήματά τε, στοναχάς τε·
εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι,
ἁπτέσθω ἧς νηὸς εὐσσέλμοιο μελαίνης,
ὄφρα πρόσθ' ἄλλων θάνατον, καὶ πότμον ἐπίσπῃ·
ἀλλὰ ἄναξ, αὐτός τ' εὖ μήδεο· πείθεό τ' ἄλλῳ·
οὔτοι ἀπόβλητον ἔπος ἔσσεται ὅ ττι κεν εἴπω.
κρῖν' ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας ἀγάμεμνον,
ὡς φρήτρη, φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις·
εἰ δέ κεν ὧς ἕρξεις, καί τοι πείθονται ἀχαιοί,
γνώσῃ ἔπειθ' ὅς θ' ἡγεμόνων κακὸς, ὅς τέ νυ λαῶν·
ἠδ' ὅς κ' ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέσονται.
γνώσεαι δ' εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,
ἢ ἀνδρῶν κακότητι, καὶ ἀφραδίῃ πολέμοιο.
Τὸν δ' ἀπαμειβόμενος, προσέφη κρείων ἀγαμέμνων·
ἦ μὰν αὖτ' ἀγορῇ νικᾷς γέρον υἷας ἀχαιῶν·
αἲ γὰρ Ζεῦ τε πάτερ, καὶ ἀθηναίη, καὶ ἄπολλον,
τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν ἀχαιῶν·
τῷ κε τάχ' ἠμύσειε πόλις πριάμοιο ἄνακτος
χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε, περθομένη τε·
ἀλλά μοι αἰγίοχος κρονίδης Ζεὺς ἄλγε' ἔδωκεν·
ὅς με μετ' ἀπρήκτους ἔριδας, καὶ νείκεα βάλλει·
καὶ γὰρ ἐγὼν ἀχιλλεύς τε, μαχεσσάμεθ' εἵνεκα κούρης
ἀντιβίοις ἐπέεσσιν ἐγὼ δ' ἦρχον χαλεπαίνων·
εἰ δέ ποτ' ἔς γε μίαν βουλεύσομεν, οὐκ ἔτ' ἔπειτα
τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ' ἠβαιόν.
νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν ἄρηα·
εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ' ἀσπίδα θέσθω,
εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,
εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν, πολέμοιο μεδέσθω,

ὥς κε πανημέριοι, στυγερῷ κρινώμεθ' ἄρηϊ.
οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδ' ἠβαιόν,
εἰ μὴ νὺξ ἐλθοῦσα, διακρινέει μένος ἀνδρῶν.
ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν
ἀσπίδος ἀμφιβρότης· περὶ δ' ἔγχει χεῖρα καμεῖται.
ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.
ὃν δέ κ' ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα
ἄρκιον ἐσσεῖται φυγέειν κύνας, ἠδ' οἰωνούς.
Ὣς ἔφατ'· ἀργεῖοι δὲ μέγ' ἴαχον, ὡς ὅτε κῦμα
ἀκτῇ ἐφ' ὑψηλῇ, ὅτε κινήσει νότος ἐλθὼν
προβλῆτι σκοπέλῳ· τὸν δ' οὔποτε κύματα λείπει
παντοίων ἀνέμων· ὅταν ἔνθ' ἢ ἔνθα γένωνται.
ἀνστάντες δ' ὀρέοντο, κεδασθέντες κατὰ νῆας,
κάπνισάν τε κατὰ κλισίας· καὶ δεῖπνον ἕλοντο.
ἄλλος δ' ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων,
εὐχόμενος θάνατόν γε φυγεῖν, καὶ μῶλον ἄρηος.
αὐτὰρ ὁ, βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν ἀγαμέμνων
πίονα, πενταέτηρον ὑπερμενέϊ κρονίωνι.
κίκλησκεν δὲ γέροντας ἀριστῆας παναχαιῶν.
Νέστορα μὲν πρώτιστα, καὶ ἰδομενῆα ἄνακτα.
αὐτὰρ ἔπειτ' αἴαντε δύω, καὶ τυδέος υἱόν.
ἕκτον δ' αὖτ' ὀδυσῆα διῒ μῆτιν ἀτάλαντον.
αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος.
ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
βοῦν δὲ περιστήσαντο, καὶ οὐλοχύτας ἀνέλοντο.
Τοῖσι δ' ἐπευχόμενος, μετέφη κρείων ἀγαμέμνων,
Ζεῦ κύδιστε, μέγιστε, κελαινεφὲς, αἰθέρι ναίων,
μὴ πρὶν ἐπ' ἠέλιον δῦναι, καὶ ἐπὶ κνέφας ἐλθεῖν,
πρίν με κατὰ πρηνὲς βαλέειν πριάμοιο μέλαθρον

αἰθαλόεν· πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα.
ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσι δαΐξαι,
χαλκῷ, ῥωγαλέον· πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι,
πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.
Ὣς ἔφατ', οὐδ' ἄρα πώ οἱ ἐπεκραίαινε κρονίων.
ἀλλ' ὅγε δέκτο μὲν ἱρὰ· πόνον δ' ἀμέγαρτον ὄφελλεν.
αὐτὰρ ἐπεί ῥ' εὔξαντο, καὶ οὐλοχύτας προβάλοντο,
αὐέρυσαν μὲν πρῶτα, καὶ ἔσφαξαν, καὶ ἔδειραν·
μηρούς τ' ἐξέταμον, κατά τε κνίσῃ ἐκάλυψαν
δίπτυχα ποιήσαντες. ἐπ' αὐτῶν δ' ὠμοθέτησαν.
καὶ τὰ μὲν, ἂρ σχίζῃσιν ἀφύλλοισι κατέκαιον.
σπλάγχνα δ' ἄρ' ἀμπείραντες, ὑπείρεχον ἡφαίστοιο.
αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη, καὶ σπλάγχν' ἐπάσαντο,
μίστυλλόν τ' ἄρα τ' ἄλλα, καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν.
ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
αὐτὰρ ἐπεὶ παύσαντο πόνου, τετύκοντό τε δαῖτα,
δαίνυντ' οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο·
τοῖς, ἄρα μύθων ἦρχε γερήνιος ἱππότα Νέστωρ.
Ἀτρείδη κύδιστε, ἄναξ ἀνδρῶν ἀγάμεμνον,
μηκέτι νῦν δηθ' αὖθι λεγώμεθα, μηδ' ἔτι δηρὸν
ἀμβαλλώμεθα ἔργον, ὃ δὴ θεὸς ἐγγυαλίζει.
ἀλλ' ἄγε κήρυκες μὲν ἀχαιῶν χαλκοχιτώνων
λαὸν κηρύσσοντες, ἀγειρόντων κατὰ νῆας.
ἡμεῖς δ' ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν ἀχαιῶν
ἴομεν, ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν ἄρηα.
Ὣς ἔφατ'· οὐδ' ἀπίθησεν ἄναξ ἀνδρῶν ἀγαμέμνων.
αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
κηρύσσειν πόλεμόνδε καρηκομόωντας ἀχαιούς.
οἱ μὲν, ἐκήρυσσον· τοὶ δ' ἠγείροντο μάλ' ὦκα.

οἱ δ' ἀμφ' ἀτρείωνα διοτρεφέες βασιλῆες
θῦνον κρίνοντες· μετὰ δὲ γλαυκῶπις ἀθήνη
αἰγίδ' ἔχουσ' ἐρίτιμον, ἀγήραον, ἀθανάτην τε,
τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθοντο
πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·
σὺν τῇ, παιφάσσουσα διέσσυτο λαὸν ἀχαιῶν,
ὀτρύνουσ' ἰέναι. ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ
καρδίῃ ἄλληκτον πολεμίζειν, ἠδὲ μάχεσθαι·
τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετ', ἠὲ νέεσθαι
ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν·
ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην
οὔρεος ἐν κορυφῆς, ἕκαθεν δέ τε φαίνεται αὐγή·
ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο
αἴγλη παμφανόωσα δι' αἰθέρος οὐρανὸν ἷκε.
τῶν δ' ὥστ' ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ,
χηνῶν, ἢ γεράνων, ἢ κύκνων δουλιχοδείρων,
ἀσίῳ ἐν λειμῶνι, καϋστρίου ἀμφὶ ῥέεθρα,
ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι,
κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμὼν,
ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων,
ἐς πεδίον προχέοντο σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν
σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε, καὶ ἵππων·
ἔσταν δ' ἐν λειμῶνι σκαμανδρίῳ ἀνθεμόεντι
μυρίοι· ὅσσα τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ·
ἠΰτε μυιάων ἀδινάων ἔθνεα πολλὰ,
αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν
ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει,
τόσσοι ἐπὶ τρώεσσι καρηκομόωντες ἀχαιοὶ
ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες·
τοὺς δ' ὥστ' αἰπόλια πλατέ' αἰγῶν αἰπόλοι ἄνδρες

ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,
ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα
ὑσμίνηνδ' ἰέναι· μετὰ δὲ κρείων ἀγαμέμνων
ὄμματα καὶ κεφαλὴν ἴκελος Διῒ τερπικεραύνῳ,
ἄρεϊ δὲ ζώνην στέρνον δὲ, ποσειδάωνι,
ἠΰτε βοῦς ἀγέληφι μέγ' ἔξοχος ἔπλετο πάντων
ταῦρος, ὁ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένοισι,
τοῖον ἄρ' ἀτρείδην θῆκε Ζεὺς ἤματι κείνῳ
ἐκπρεπέ' ἐν πολλοῖσι, καὶ ἔξοχον ἡρώεσσιν·
ἔσπετε νῦν μοι μοῦσαι ὀλύμπια δώματ' ἔχουσαι,
ὑμεῖς γὰρ θεαί ἐστε, πάρεστέ τε ἴστε τε πάντα,
ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν, οὐδέ τι ἴδμεν,
οἵτινες ἡγεμόνες δαναῶν, καὶ κοίρανοι ἦσαν·
πληθὺν δ' οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδ' ὀνομήνω,
οὐδ' εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ' εἶεν,
φωνὴ δ' ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,
εἰ μὴ ὀλυμπιάδες μοῦσαι, Διὸς αἰγιόχοιο
θυγατέρες, μνησαίαθ' ὅσοι ὑπὸ ἴλιον ἦλθον.
ἀρχοὺς αὖ νηῶν ἐρέω, νῆάς τε προπάσας·

ΟΜΗΡΟΥ

ΚΑΤΑΛΟΓΟΣ ΝΕΩΝ ΗΤΟΙ ΒΟΙΩΤΙΑ.

οιωτῶν μὲν πηνέλεως, καὶ λήϊτος
β ἦρχον,
ἀρκεσίλαός τε, προθοήνωρ τε, κλό-
νιός τε.
οἵ θ' ὑρίην ἐνέμοντο, καὶ αὐλίδα πετρήεσσαν.
σχοῖνόν τε, σκῶλόν τε, πολύκνημόν τ' ἐτεωνόν.
θέσπειαν, γραῖάν τε, καὶ εὐρύχορον μυκαλησσόν.
οἵ τ' ἀμφ' ἅρμ' ἐνέμοντο καὶ εἰλέσιον καὶ ἐρυθράς,
οἵ τ' ἐλεῶν' εἶχον, ἠδ' ὕλην, καὶ πετεῶνα.
ὠκαλέην, μεδεῶνά τ' ἐϋκτίμενον πτολίεθρον·
κώπας· εὔτρησίν τε, πολυτρήρωνά τε θίσβην,
οἵ τε κορώνειαν· καὶ ποιήενθ' ἁλίαρτον·
οἵ τε πλάταιαν ἔχον, ἠδ' οἳ γλίσαντ' ἐνέμοντο·
οἵ θ' ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον·
ὀγχηστόν θ' ἱερὸν ποσιδήϊον ἀγλαὸν ἄλσος.
οἵ τε πολυστάφυλον ἄρνην ἔχον, οἵ τε μίδειαν,
νῖσάν τε ζαθέην, ἀνθηδόνα τ' ἐσχατόωσαν,
τῶν μὲν πεντήκοντα νέες κίον. ἐν δὲ ἑκάστῃ,
κοῦροι βοιωτῶν ἑκατὸν, καὶ εἴκοσι βαῖνον.
οἳ δ' ἀσπληδόνα ναῖον, ἰδ' ὀρχομενὸν μινύειον,
τῶν ἦρχ' ἀσκάλαφος, καὶ ἰάλμενος υἷες ἄρηος.
οὓς τέκεν ἀστυόχη δόμῳ ἄκτορος ἀζείδαο·
παρθένος αἰδοίη, ὑπερώϊον εἰσαναβᾶσα
ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ.
τῶν δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
αὐτὰρ φωκήων σχεδίος, καὶ ἐπίστροφος ἦρχον,

υἱέες ἰφίτου μεγαθύμου ναυβολίδαο.
οἳ κυπάρισσον ἔχον, πυθῶνά τε πετρήεσσαν.
κρῖσάν τε ζαθέην, καὶ δαυλίδα, καὶ πανοπῆα,
οἵ τ' ἀνεμώρειαν, καὶ ὑάμπολιν ἀμφενέμοντο·
οἵ τ' ἄρα πὰρ ποταμὸν κηφισὸν δῖον ἔναιον.
οἵ τε λίλαιαν ἔχον πηγῆς ἔπι κηφισοῖο,
τοῖς δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
οἱ μὲν, φωκήων στίχας ἵστασαν ἀμφιέποντες,
βοιωτῶν δ' ἔμπλην ἐπ' ἀριστερὰ θωρήσσοντο.
λοκρῶν δ' ἡγεμόνευεν ὀϊλῆος ταχὺς Αἴας
μείων, οὔ τι τόσος γε, ὅσος τελαμώνιος Αἴας,
ἀλλὰ πολὺ μείων, ὀλίγος μὲν ἔην λινοθώρηξ·
ἐγχείῃ δ' ἐκέκαστο πανέλληνας, καὶ ἀχαιοὺς,
οἳ κῦνόν τ' ἐνέμοντ', ὀπόεντά τε, καλλίαρόν τε,
βῆσσάν τε, σκάρφην τε, καὶ αὐγειὰς ἐρατεινὰς,
τάρφην τε, θρόνιόν τε, βοαγρίου ἀμφὶ ῥέεθρα.
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς εὐβοίης.
οἳ δ' εὔβοιαν ἔχον μένεα πνείοντες ἄβαντες·
χαλκίδα τ', ἐρέτριάν τε, πολυστάφυλόν θ' ἱστίαιαν,
κήρινθόν τ', ἔφαλον, δίου τ' αἰπὺ πτολίεθρον,
οἵ τε κάρυστον ἔχον, ἠδ' οἳ στύρα ναιετάασκον,
τῶν δ' αὖθ' ἡγεμόνευ' ἐλεφήνωρ ὄζος ἄρηος·
χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς ἀβάντων.
τῷ δ' ἅμ' ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες,
αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσι μελίῃσι
θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι.
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
οἳ δ' ἄρ' ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον,
δῆμον ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ' ἀθήνη

θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα·
κὰδ δ' ἐν ἀθήνῃς εἷσεν ἑῷ ἐνὶ πίονι νηῷ·
ἔνθαδέ μιν ταύροισι, καὶ ἀρνειοῖς ἱλάονται
κοῦροι ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·
τῶν αὖθ' ἡγεμόνευ' υἱὸς πετεῶο Μενεσθεύς·
τῷ δ' οὔπω τις ὁμοῖος ἐπιχθονίων γένετ' ἀνὴρ
κοσμῆσαι ἵππους τε, καὶ ἀνέρας ἀσπιδιώτας.
Νέστωρ οἶος ἔριζεν· ὁ γὰρ προγενέστερος ἦεν.
τῷ δ' ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
αἴας δ' ἐκ σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας·
στῆσε δ' ἄγων ἵν' ἀθηναίων ἵσταντο φάλαγγες·
οἳ δ' ἄργος τ' εἶχον, τίρυνθά τε τειχιόεσσαν,
ἑρμιόνην, ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,
τροιζῆν', ἠϊόνας τε, καὶ ἀμπελόεντ' ἐπίδαυρον,
οἵ τ' ἔχον αἴγιναν, μάσητά τε κοῦροι ἀχαιῶν,
τῶν αὖθ' ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης·
καὶ Σθένελος Καπανῆος ἀγακλειτοῦ φίλος υἱός.
τοῖσι δ' ἅμ' Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φώς·
Μηκιστέως υἱὸς ταλαϊονίδαο ἄνακτος.
συμπάντων δ' ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·
τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο·
οἳ δὲ μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον,
ἀφνειόν τε κόρινθον ἐϋκτιμένας τε κλεωνάς,
ὀρνειάς τ' ἐνέμοντο ἀραιθυρέην τ' ἐρατεινήν,
καὶ σικυῶν' ὅθ' ἄρ' ἄδρηστος πρῶτ' ἐμβασίλευεν,
οἵ θ' ὑπερησίην τε, καὶ αἰπεινὴν γονόεσσαν,
πελλήνην τ' εἶχον, ἠδ' αἴγιον ἀμφενέμοντο,
αἰγιαλόν τ' ἀνὰ πάντα, καὶ ἀμφ' ἑλίκην εὐρεῖαν,
τῶν ἑκατὸν νηῶν ἦρχε κρείων ἀγαμέμνων
ἀτρείδης· ἅμα τῷ γε πολὺ πλεῖστοι, καὶ ἄριστοι

λαοὶ ἕποντ'· ἐν δ' αὐτὸς ἐδύσατο νώροπα χαλκὸν
κυδιόων, ὅτι πᾶσι μετέπρεπεν ἡρώεσσιν,
οὕνεκ' ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούς.
οἳ δ' εἶχον κοίλην λακεδαίμονα κητώεσσαν,
φᾶριν τε, σπάρτην τε, πολυτρήρωνά τε μέσσην,
βρυσειάς τ' ἐνέμοντο, καὶ αὐγειὰς ἐρατεινάς,
οἵ τ' ἄρ' ἀμύκλας εἶχον, ἕλος τ' ἔφαλον πτολίεθρον,
οἵ τε λάαν εἶχον, ἠδ' οἴτυλον ἀμφενέμοντο,
τῶν, οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος
ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·
ἐν δ' αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς
ὀτρύνων πόλεμονδε· μάλιστα δὲ ἵετο θυμῷ
τίσασθαι ἑλένης ὁρμήματά τε, στοναχάς τε.
οἳ δὲ πύλον τ' ἐνέμοντο, καὶ ἀρήνην ἐρατεινὴν,
καὶ θρύον ἀλφειοῖο πόρον, καὶ ἐΰκτιτον αἰπὺ,
καὶ κυπαρισσήεντα, καὶ ἀμφιγένειαν ἔναιον,
καὶ πτελεὸν, καὶ ἕλος, καὶ δώριον, ἔνθατε μοῦσαι
ἀντόμεναι, Θάμυριν τὸν θρήϊκα παῦσαν ἀοιδῆς,
οἰχαλίηθεν ἰόντα παρ' Εὐρύτου οἰχαλιῆος·
στεῦτο γὰρ εὐχόμενος νικησέμεν, εἴπερ ἂν αὐταὶ
μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο,
αἳ δὲ, χολωσάμεναι, πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν
θεσπεσίην ἀφέλοντο, καὶ ἐκλέλαθον κιθαριστύν.
τῶν, αὖτ' ἡγεμόνευε γερήνιος ἱππότα Νέστωρ,
τῷ δ' ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο·
οἳ δ' ἔχον ἀρκαδίην, ὑπὸ κυλλήνης ὄρος αἰπὺ,
αἰπύτιον παρὰ τύμβον, ἵν' ἀνέρες ἀγχιμαχηταὶ,
οἳ φενεόν τ' ἐνέμοντο, καὶ ὀρχομενὸν πολύμηλον.
ῥίπην τε, στρατίην τε, καὶ ἠνεμόεσσαν ἐνίσπην,
καὶ τεγέην εἶχον, καὶ μαντινέην ἐρατεινὴν,

στύμφηλόν τ' εἶχον, καὶ παῤῥασίην ἐνέμοντο,
τῶν ἦρχ' ἀγκαίοιο πάϊς κρείων ἀγαπήνωρ,
ἑξήκοντα νεῶν· πολέες δ' ἐν νηῒ ἑκάστῃ
ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολέμοιο·
αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν ἀγαμέμνων
νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
ἀτρείδης· ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
οἳ δ' ἄρα βουπράσιόν τε, καὶ ἤλιδα δῖαν ἔναιον,
ὅσσον ἐφ' ὑρμίνη, καὶ μύρσινος ἐσχατόωσα,
πέτρη τ' ὠλενίη, καὶ ἀλήσιον ἐντὸς ἐέργει.
τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν· δέκα δ' ἀνδρὶ ἑκάστῳ
νῆες ἕποντο θοαί· πολέες δ' ἔμβαινον ἐπειοί.
τῶν μὲν ἄρ' ἀμφίμαχος, καὶ Θάλπιος ἡγησάσθην·
υἷες, ὁ μὲν Κτεάτου, ὁ δ' Εὐρύτου ἀκτορίωνος.
τῶν δ' ἀμαρυγκείδης, ἦρχε κρατερὸς Διώρης.
τῶν δὲ τετάρτων, ἦρχε Πολύξεινος θεοειδής,
υἱὸς ἀγασθένεος αὐγηϊάδαο ἄνακτος.
οἳ δ' ἐκ δουλιχίοιο, ἐχινάων θ' ἱεράων
νήσων, αἳ ναίουσι πέρην ἁλὸς ἤλιδος ἄντα,
τῶν, αὖθ' ἡγεμόνευε Μέγης ἀτάλαντος ἄρηϊ
φυλείδης, ὃν τίκτε Διῒ φίλος ἱππότα φυλεύς·
ὅς ποτε δουλίχιον δ' ἀπενάσσατο πατρὶ χολωθείς.
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
αὐτὰρ ὀδυσσεὺς ἦγε κεφαλλῆνας μεγαθύμους,
οἵ ῥ' ἰθάκην εἶχον, καὶ νήριτον εἰνοσίφυλλον,
καὶ κροκύλει' ἐνέμοντο, καὶ αἰγίλιπα τρηχεῖαν·
οἵ τε ζάκυνθον ἔχον, ἠδ' οἳ σάμον ἀμφενέμοντο,
οἵ τ' ἤπειρον ἔχον, ἠδ' ἀντιπέραι' ἐνέμοντο,
τῶν, μὲν ὀδυσσεὺς ἦρχε Διῒ μῆτιν ἀτάλαντος.
τῷ δ' ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.

αἰτωλῶν δ' ἡγεῖτο Θόας ἀνδραίμονος υἱός,
οἳ πλευρῶν' ἐνέμοντο, καὶ ὤλενον, ἠδὲ πυλήνην·
χαλκίδα τ' ἀγχίαλον, καλυδῶνά τε πετρήεσσαν.
οὐ γὰρ ἔτ' Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν·
οὐδ' ἄρ' ἔτ' αὐτὸς ἔην· θάνε δὲ ξανθὸς Μελέαγρος·
τῷ δ' ἐπὶ πάντ' ἐτέταλτο ἀνασσέμεν αἰτωλοῖσι·
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο·
Κρητῶν δ' ἰδομενεὺς δουρικλυτὸς ἡγεμόνευεν,
οἳ κνωσσόν τ' εἶχον, γόρτυνά τε τειχιόεσσαν·
λύκτον, μίλητόν τε, καὶ ἀργινόεντα λύκαστον,
φαιστόν τε, ῥύτιόν τε, πόλεις εὖ ναιεταώσας,
ἄλλοι θ', οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο,
τῶν μὲν ἄρ' ἰδομενεὺς δουρικλυτὸς ἡγεμόνευε,
Μηριόνης τ' ἀτάλαντος ἐνυαλίῳ ἀνδρειφόντῃ.
τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
τληπόλεμος δ' ἡρακλείδης ἠΰς τε, μέγας τε,
ἐκ ῥόδου ἐννέα νῆας ἄγεν ῥοδίων ἀγερώχων·
οἳ ῥόδον ἀμφενέμοντο διατρίχα κοσμηθέντες.
λίνδον, ἰηλυσόν τε, καὶ ἀργινόεντα κάμειρον·
τῶν μὲν τληπόλεμος δουρικλυτὸς ἡγεμόνευεν,
ὃν τέκεν ἀστυόχεια βίῃ ἡρακληείῃ,
τὴν ἄγετ' ἐξ ἐφύρης ποταμοῦ ἄπο σελλήεντος,
πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν·
τληπόλεμος δ' ἐπεὶ οὖν τράφ' ἐνὶ μεγάρῳ εὐπήκτῳ,
αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα·
ἤδη γηράσκοντα Λικύμνιον ὄζον ἄρηος.
αἶψα δὲ νῆας ἔπηξε. πολὺν δ' ὅγε λαὸν ἀγείρας,
βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι
υἱέες, υἱωνοί τε βίης ἡρακληείης.
αὐτὰρ ὅγ' ἐς ῥόδον ἷξεν ἀλώμενος, ἄλγεα πάσχων.

τριχθὰ δὲ ᾤκηθεν καταφυλαδὸν, ἠδ' ἐφίληθεν
ἐκ Διὸς, ὅς τε θεοῖσι, καὶ ἀνθρώποισιν ἀνάσσει.
καί σφισι θεσπέσιον πλοῦτον κατέχευε κρονίων.
Νιρεὺς δ' αὖ, σύμηθεν ἄγεν τρεῖς νῆας ἐΐσας.
Νιρεὺς, ἀγλαΐης θ' υἱὸς, χαρόποιό τ' ἄνακτος.
Νιρεὺς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ ἴλιον ἦλθε
τῶν ἄλλων δαναῶν, μετ' ἀμύμονα πηλείωνα.
ἀλλ' ἀλαπαδνὸς ἔην. παῦρος δέ οἱ εἵπετο λαός.
οἳ δ' ἄρα νίσυρόν τ' εἶχον, κράπαθόν τε, κάσον τε,
καὶ κῶν εὐρυπύλοιο πόλιν, νήσους τε καλύδνας,
τῶν δ' αὖ φείδιππός τε, καὶ ἄντιφος ἡγησάσθην,
Θεσσαλοῦ υἷε δύο ἡρακλείδαο ἄνακτος.
τῶν δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
νῦν δ' αὖ τοὺς, ὅσσοι τὸ πελασγικὸν ἄργος ἔναιον,
οἵ τ' ἄλον, οἵ τ' ἀλόπην, οἵ τε τρηχῖνα νέμοντο,
οἵ τ' εἶχον φθίην, ἠδ' ἑλλάδα καλλιγύναικα,
μυρμιδόνες δὲ καλεῦντο, καὶ ἕλληνες, καὶ ἀχαιοὶ,
τῶν, αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς ἀχιλλεύς.
ἀλλ' οἵ γ' οὐ πολέμοιο δυσηχέος ἐμνώοντο.
οὐ γὰρ ἔην ὅς τις σφιν ἐπὶ στίχας ἡγήσαιτο.
κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος ἀχιλλεὺς
κούρης χωόμενος βρισηΐδος ἠϋκόμοιο,
τὴν, ἐκ λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας.
λυρνησσὸν διαπορθήσας, καὶ τείχεα θήβης.
κὰδ δὲ Μύνητ' ἔβαλεν, καὶ ἐπίστροφον ἐγχεσιμώρους,
υἱέας εὐηνοῖο σεληπιάδαο ἄνακτος.
τῆς, ὅγε κεῖτ' ἀχέων. τάχα δ' ἀνστήσεσθαι ἔμελλεν.
οἳ δ' εἶχον φυλάκην, καὶ πύῤῥασον ἀνθεμόεντα
Δήμητρος τέμενος, ἴτωνά τε μητέρα μήλων,
ἀγχίαλόν τ' ἀντρῶνα, ἰδὲ πτελεὸν λεχεποίην,

τῶν, αὖ πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
ζωὸς ἐών· τότε δ' ἤδη ἔχε κατὰ γαῖα μέλαινα.
τοῦ δὲ, καὶ ἀμφιδρυφὴς ἄλοχος φυλάκῃ ἐλέλειπτο,
καὶ δόμος ἡμιτελής· τὸν δ' ἔκτανε Δάρδανος ἀνὴρ
νηὸς ἀποθρώσκοντα πολὺ πρώτιστον ἀχαιῶν.
οὐδὲ μὲν οὐδ' οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν.
ἀλλά σφεας κόσμησε ποδάρκης ὄζος ἄρηος.
ἰφίκλου υἱὸς πολυμήλου φυλακίδαο,
αὐτοκασίγνητος μεγαθύμου πρωτεσιλάου,
ὁπλότερος γενεῇ· ὁ δ' ἄρα πρότερος, καὶ ἀρείων.
ἥρως πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ
δεύονθ' ἡγεμόνος, πόθεον δέ μιν ἐσθλὸν ἐόντα·
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
οἳ δὲ φερὰς ἐνέμοντο παραὶ βοιβηΐδα λίμνην,
βοίβην, καὶ γλαφυρὰς, καὶ εὐκτιμένην ἰαωλκὸν,
τῶν, ἦρχ' ἀδμήτοιο φίλος παῖς ἕνδεκα νηῶν
εὔμηλος· τὸν ὑπ' ἀδμήτῳ τέκε δῖα γυναικῶν
ἄλκηστις, πελίαο θυγατρῶν εἶδος ἀρίστη.
οἳ δ' ἄρα μηθώνην, καὶ θαυμακίην ἐνέμοντο,
καὶ μελίβοιαν ἔχον, καὶ ὀλιζῶνα τρηχεῖαν,
τῶν δὲ φιλοκτήτης ἦρχε τόξων εὖ εἰδώς·
ἑπτὰ νεῶν· ἐρέται δ' ἐν ἑκάστῃ πεντήκοντα
ἐμβέβασαν, τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.
ἀλλ' ὁ μὲν, ἐν νήσῳ κεῖτο κρατέρ' ἄλγεα πάσχων,
λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες ἀχαιῶν
ἕλκει μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου.
ἔνθ' ὅγε κεῖτ' ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον
ἀργεῖοι παρὰ νηυσὶ φιλοκτήταο ἄνακτος.
οὐδὲ μὲν οὐδ' οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν.
ἀλλὰ μέδων κόσμησεν ὀϊλῆος νόθος υἱός,

τόν, ῥ' ἔτεκεν ῥήνη ὑπ' ὀϊλῆϊ πτολιπόρθῳ·
οἳ δ' εἶχον τρίκκην, καὶ ἰθώμην κλωμακόεσσαν,
οἵ τ' ἔχον οἰχαλίην πόλιν εὐρύτου οἰχαλιῆος,
τῶν, αὖθ' ἡγείσθην ἀσκληπιοῦ δύο παῖδε
ἰητῆρ' ἀγαθὼ, ποδαλείριος, ἠδὲ μαχάων·
τοῖσδε τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο·
οἳ τ' ἔχον ὀρμένιον, οἵ τε κρήνην ὑπέρειαν,
οἵ τ' ἔχον ἀστέριον, τιτάνοιό τε λευκὰ κάρηνα·
τῶν, ἦρχ' εὐρύπυλος εὐαίμονος ἀγλαὸς υἱός·
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο·
οἳ δ' ἄργισσαν ἔχον, καὶ γυρτώνην ἐνέμοντο,
ὄρθην, ἠλώνην τε πόλιν τ' ὀλοοσσόνα λευκήν,
τῶν, αὖθ' ἡγεμόνευε μενεπτόλεμος πολυποίτης
υἱὸς πειριθόοιο, τὸν, ἀθάνατος τέκετο Ζεύς·
τόν, ῥ' ὑπὸ πειριθόῳ τέκετο κλυτὸς ἱπποδάμεια
ἤματι τῷ, ὅτε φῆρας ἐτίσατο λαχνήεντας·
τοὺς δ' ἐκ πηλίου ὦσε, καὶ αἰθίκεσσι πέλασσεν·
οὐκ οἶος, ἅμα τῷγε λεοντεὺς ὄζος ἄρηος,
υἱὸς ὑπερθύμοιο Κορώνου καινείδαο·
τοῖσδ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο·
γουνεὺς δ' ἐκ κύφου ἦγε δύω, καὶ εἴκοσι νῆας·
τῷ δ' ἐνιῆνες ἕποντο, μενεπτόλεμοί τε περαιβοὶ,
οἳ περὶ δωδώνην δυσχείμερον οἰκί' ἔθεντο,
οἵ τ' ἀμφ' ἱμερτὸν τιταρήσιον ἔργ' ἐνέμοντο·
ὅς ῥ' ἐς πηνειὸν προΐει καλλίρροον ὕδωρ·
οὐδ' ὅγε πηνειῷ συμμίσγεται ἀργυροδίνῃ·
ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει, ἠΰτ' ἔλαιον·
ὅρκου γὰρ δεινοῦ στυγὸς ὕδατός ἐστιν ἀπορρώξ·
μαγνήτων δ' ἦρχεν πρόθοος τενθρηδόνος υἱός·
οἳ περὶ πηνειὸν, καὶ πήλιον εἰνοσίφυλλον

ναίεσκον, τῶν μὲν πρόθοος θοὸς ἡγεμόνευε·
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
οὗτοι ἄρ' ἡγεμόνες δαναῶν καὶ κοίρανοι ἦσαν·
Τίς τ' ἄρ τῶν ὄχ' ἄριστος ἔην, σύ μοι ἔννεπε μοῦσα,
αὐτῶν, ἠδ' ἵππων, οἳ ἅμ' ἀτρεΐδῃσιν ἕποντο.
ἵπποι μὲν μέγ' ἄρισται ἔσαν φηρητιάδαο.
τὰς, εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς
ὄτριχας, οἰέτεας σταφύλῃ ἐπὶ νῶτον ἐΐσας,
τὰς, ἐν πιερίῃ θρέψ' ἀργυρότοξος ἀπόλλων,
ἄμφω θηλείας, φόβον ἄρηος φορεούσας.
ἀνδρῶν δ' αὖ μέγ' ἄριστος ἔην τελαμώνιος αἴας,
ὄφρ' ἀχιλεὺς μήνιεν, ὃ γὰρ πολὺ φέρτατος ἦεν,
ἵπποι θ' οἳ φορέεσκον ἀμύμονα πηλείωνα.
ἀλλ' ὁ μὲν, ἐν νήεσσι κορωνίσι ποντοπόροισι
κεῖτ' ἀπομηνίσας ἀγαμέμνονι ποιμένι λαῶν
ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης
δίσκοισιν τέρποντο, καὶ αἰγανέῃσιν ἱέντες,
τόξοισί θ'· ἵπποι δὲ παρ' ἅρμασιν οἷσιν ἕκαστος
λωτὸν ἐρεπτόμενοι, ἐλεόθρεπτόν τε σέλινον
ἕστασαν· ἅρματα δ' εὖ πεπυκασμένα κεῖτο ἀνάκτων
ἐν κλισίῃς· οἳ δ' ἀρχὸν ἀρηΐφιλον ποθέοντες.
φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν, οὐδ' ἐμάχοντο.
οἳ δ' ἄρ' ἴσαν ὡσεί τε πυρὶ χθὼν πᾶσα νέμοιτο·
γαῖα δ' ὑπεστονάχιζε Διῒ ὡς τερπικεραύνῳ
χωομένῳ, ὅτε τ' ἀμφὶ τυφωεῖ γαῖαν ἱμάσσῃ
εἰν ἀρίμοις· ὅθι φασὶ τυφωέος ἔμμεναι εὐνάς.
ὣς ἄρα τῶν, ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
ἐρχομένων· μάλα δ' ὦκα διέπρησσον πεδίοιο·
τρωσὶν δ' ἄγγελος ἦλθε ποδήνεμος ὠκέα ἶρις
πὰρ διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·

οἱ δ' ἀγορὰς ἀγόρευον ἐπὶ πριάμοιο θύρῃσι
πάντες ὁμηγερέες, ἠμὲν νέοι, ἠδὲ γέροντες·
ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα ἶρις·
εἴσατο δὲ φθογγὴν υἷι πριάμοιο πολίτῃ,
ὃς τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθώς,
τύμβῳ ἐπ' ἀκροτάτῳ αἰσυήταο γέροντος,
δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν ἀχαιοί·
τῷ μιν ἐεισαμένη μετέφη πόδας ὠκέα ἶρις·
Ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,
ὥς ποτ' ἐπ' εἰρήνης· πόλεμος δ' ἀλίαστος ὄρωρεν·
ἤδη μὲν δὴ μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν·
ἀλλ' οὔπω τοιόνδε, τοσόνδέ τε λαὸν ὄπωπα·
λίην γὰρ φύλλοισιν ἐοικότες, ἢ ψαμάθοισιν,
ἔρχονται πεδίοιο μαχησόμενοι περὶ ἄστυ·
ἕκτορ· σοὶ δὲ μάλιστ' ἐπιτέλλομαι· ὧδε δὲ ῥέξαι·
πολλοὶ γὰρ κατὰ ἄστυ μέγα πριάμου ἐπίκουροι
ἄλλη δ' ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·
τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω, οἷσί περ ἄρχει·
τῶν δ' ἐξηγείσθω κοσμησάμενος πολιήτας·
Ὣς ἔφαθ'· ἕκτωρ δ' οὔτι θεᾶς ἔπος ἠγνοίησεν·
αἶψα δ' ἔλυσ' ἀγορὴν, ἐπὶ τεύχεα δ' ἐσσεύοντο·
πᾶσαι δ' ὠΐγνυντο πύλαι· ἐκ δ' ἔσσυτο λαὸς,
πεζοί θ', ἱππῆές τε· πολὺς δ' ὀρυμαγδὸς ὀρώρει·
ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη,
ἐν πεδίῳ ἀπάνευθε, περίδρομος ἔνθα καὶ ἔνθα·
τὴν, ἤτοι ἄνδρες βατίειαν κικλήσκουσιν·
ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο μυρίνης·
ἔνθα τότε τρῶές τε διέκριθεν, ἠδ' ἐπίκουροι.
τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος ἕκτωρ
πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι, καὶ ἄριστοι

λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι·
δαρδανίων αὖτ' ἦρχεν ἐῢς παῖς ἀγχίσαο
αἰνείας· τὸν δ' ὑπ' ἀγχίσῃ τέκε δῖ' ἀφροδίτη
ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα.
οὐκ οἶος, ἅμα τῷ γε δύω ἀντήνορος υἷε,
ἀρχίλοχός τ' ἀκάμας τε, μάχης εὖ εἰδότε πάσης·
οἳ δὲ ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον ἴδης,
ἀφνειοὶ, πίνοντες ὕδωρ μέλαν αἰσήποιο
τρῶες, τῶν, αὖτ' ἦρχε λυκάονος ἀγλαὸς υἱὸς
πάνδαρος, ᾧ καὶ τόξον ἀπόλλων αὐτὸς ἔδωκεν·
οἳ δ' ἀδρήστειάν τ' εἶχον, καὶ δῆμον ἀπαισοῦ,
καὶ πιτύειαν ἔχον, καὶ τηρείης ὄρος αἰπύ.
τῶν, ἦρχ' ἄδρηστός τε, καὶ ἄμφιος λινοθώρηξ,
υἷε δύω μέροπος περκωσίου· ὃς περὶ πάντων
ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔτι
πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο·
οἳ δ' ἄρα περκώτην, καὶ πράκτιον ἀμφενέμοντο,
καὶ σηστὸν, καὶ ἄβυδον ἔχον, καὶ δῖαν ἀρίσβην,
τῶν, αὖθ' ὑρτακίδης ἦρχ' ἄσιος ὄρχαμος ἀνδρῶν·
ἄσιος ὑρτακίδης, ὃν ἀρίσβηθεν φέρον ἵπποι
αἴθωνες, μεγάλοι ποταμοῦ ἄπο σελλήεντος.
ἱππόθοος δ' ἄγε φῦλα πελασγῶν ἐγχεσιμώρων·
τῶν, οἳ λάρισαν ἐριβώλακα ναιετάασκον,
τῶν, ἦρχ' ἱππόθοός τε, πύλαιός τ' ὄζος ἄρηος·
υἷε δύω Λίθοιο πελασγοῦ τευταμίδαο·
αὐτὰρ θρήϊκας ἦγ' ἀκάμας, καὶ πείροος ἥρως,
ὅσσους ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει·
εὔφημος δ' ἀρχὸς κικόνων ἦν αἰχμητάων,
υἱὸς τροιζήνοιο διοτρεφέος κεάδαο·

αὐτὰρ πυραίχμης ἄγε παίονας ἀγκυλοτόξους.
τηλόθεν ἐξ ἀμυδῶνος, ἀπ' ἀξίου εὐρὺ ῥέοντος·
ἀξίου, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.
παφλαγόνων δ' ἡγεῖτο πυλαιμένεος λάσιον κῆρ,
ἐξ ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων.
οἵ ῥα κύτωρον ἔχον, καὶ σήσαμον ἀμφενέμοντο,
ἀμφί τε παρθένιον ποταμὸν κλυτὰ δώματ' ἔναιον,
κρῶμνάν τ', αἰγιαλόν τε, καὶ ὑψηλοὺς ἐρυθίνους·
αὐτὰρ ἁλιζώνων ὁ Διὸς, καὶ ἐπίστροφος ἦρχον,
τηλόθεν ἐξ ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη·
μυσῶν δὲ Χρόμις ἦρχε, καὶ ἔννομος οἰωνιστής·
ἀλλ' οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,
ἀλλ' ἐδάμη ὑπὸ χερσὶ ποδώκεος αἰακίδαο
ἐν ποταμῷ, ὅθιπερ τρῶας κεράϊζε καὶ ἄλλους.
Φόρκυς αὖ φρύγας ἦγε, καὶ ἀσκάνιος θεοειδὴς
τῆλ' ἐξ ἀσκανίης· μέμασαν δ' ὑσμῖνι μάχεσθαι.
μῄοσιν αὖ Μέσθλης τε, καὶ ἄντιφος ἡγησάσθην·
υἷε πυλαιμένεος, τὼ γυγαίη τέκε λίμνη,
οἳ καὶ μῄονας ἦγον ὑπὸ τμώλῳ γεγαῶτας.
Νάστης αὖ καρῶν ἡγήσατο βαρβαροφώνων,
οἳ μίλητον ἔχον, φθειρῶν τ' ὄρος ἀκριτόφυλλον,
μαιάνδρου τε ῥοὰς, μυκάλης τ' αἰπεινὰ κάρηνα.
τῶν μὲν ἄρ' ἀμφίμαχος, καὶ Νάστης ἡγησάσθην·
Νάστης, ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα.
ὃς καὶ χρυσὸν ἔχων, πόλεμόνδ' ἴεν ἠΰτε κούρη
νήπιος· οὐδέ τί οἱ τόγ' ἐπήρκεσε λυγρὸν ὄλεθρον·
ἀλλ' ἐδάμη ὑπὸ χερσὶ ποδώκεος αἰακίδαο
ἐν ποταμῷ· χρυσὸν δ' ἀχιλλεὺς ἐκόμισε δαΐφρων.
Σαρπηδὼν δ' ἦρχεν λυκίων, καὶ γλαῦκος ἀμύμων,
τηλόθεν ἐκ λυκίης ξάνθου ἄπο δινήεντος.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ· Γ΄· ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

ἀ Λεξάνδρου προκαλεσαμένου Μενέλαον εἰς μονομαχίαν ἐπὶ τῇ τῶν ὅλων διαλύσει, ὅρκοι γίνονται, ἐφ᾽ ᾧ τὸν νικήσαντα τὴν ἑλένην λαβεῖν, καὶ τὰ χρήματα αὐτῆς. ἡττηθέντα δὲ ἀλέξανδρον, ἀφροδίτη ἁρπάζει· καὶ εἰς τὸν ἴδιον θάλαμον ἀπάγουσα, μετακαλεῖται ἀπὸ τοῦ τείχους τὴν ἑλένην· οἱ δὲ, συνομιλήσαντες, εἰς ὕπνον τρέπονται.

ΙΛΙΑΔΟΣ· Γ΄· ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Γάμμα δ' ἄρ' ἀμφ' ἑλένης, οἴοις μόθος ἐστὶν ἀκοίταις.

Υτὰρ ἐπεὶ κόσμηθεν ἅμ' ἡγε-
ἀ μόνεσσιν ἕκαστοι,
τρῶες μὲν κλαγγῇ τ', ἐνοπῇ τ'
ἴσαν ὄρνιθες ὥς·
ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·
αἵ τ' ἐπεὶ οὖν χειμῶνα φύγον, καὶ ἀθέσφατον ὄμβρον,
κλαγγῇ ταίγε πέτονται ἐπ' ὠκεανοῖο ῥοάων,
ἀνδράσι πυγμαίοισι φόνον. καὶ κῆρα φέρουσαι·
ἠέριαι δ' ἄρα ταίγε κακὴν ἔριδα προφέρονται.
οἱ δ' ἄρ' ἴσαν σιγῇ μένεα πνείοντες ἀχαιοὶ
ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.
εὖτ' ὄρεος κορυφῇσι νότος κατέχευεν ὀμίχλην,
ποιμέσιν οὔτι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,
τόσσον τίς τ' ἐπιλεύσσει, ὅσον τ' ἐπὶ λᾶαν ἵησιν,
ὣς ἄρα τῶν, ὑπὸ ποσσὶ κονίσαλος ὤρνυτ' ἀελλὴς
ἐρχομένων· μάλα δ' ὦκα διέπρησσον πεδίοιο.
οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
τρωσὶν μὲν προμάχιζεν ἀλέξανδρος θεοειδὴς,
παρδαλέην ὤμοισιν ἔχων, καὶ καμπύλα τόξα,
καὶ ξίφος· αὐτὰρ ὁ, δοῦρε δύω κεκορυθμένα χαλκῷ
πάλλων, ἀργείων προκαλίζετο πάντας ἀρίστους
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.
τὸν δ' ὡς οὖν ἐνόησεν ἀρηΐφιλος μενέλαος
ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβῶντα,
ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας·
εὑρὼν ἢ ἔλαφον κεραὸν, ἢ ἄγριον αἶγα

πεινάων· μάλα γάρ τε κατεσθίει, εἴπερ ἂν αὐτὸν
σεύωνται ταχέες τε κύνες, θαλεροί τ' αἰζηοί,
ὣς ἐχάρη μενέλαος ἀλέξανδρον θεοειδέα·
ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσασθαι ἀλείτην.
αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
τὸν δ' ὡς οὖν ἐνόησεν ἀλέξανδρος θεοειδὴς
ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ.
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων.
ὡς δ' ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη
οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα,
ἂψ τ' ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς,
ὣς αὖθις καθ' ὅμιλον ἔδυ τρώων ἀγερώχων,
δείσας ἀτρέος υἱὸν ἀλέξανδρος θεοειδής.
τὸν δ' ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·
Δύσπαρι, εἶδος ἄριστε, γυναιμανὲς, ἠπεροπευτά·
αἴθ' ὄφελές τ' ἄγονός τ' ἔμμεναι, ἄγαμός τ' ἀπολέσθαι
καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν,
ἢ οὕτω λώβην τ' ἔμμεναι, καὶ ἐπόψιον ἄλλων·
ἦ που καγχαλόωσι καρηκομόωντες ἀχαιοί,
φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν
εἶδος ἔπ'· ἀλλ' οὐκ ἔστι βίη φρεσὶν, οὐδέ τις ἀλκή·
ἦ τοιόσδε ἐὼν, ἐν ποντοπόροισι νέεσσι
πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,
μιχθεὶς ἀλλοδαποῖσι, γυναῖκ' εὐειδέ' ἀνῆγες
ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων,
πατρί τε σῷ μέγα πῆμα πόληΐ τε, παντί τε δήμῳ,
δυσμενέεσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;
οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον μενέλαον·
γνοίης χ' οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν;
οὐκ ἄν τοι χραίσμῃ κίθαρις, τά τε δῶρ' ἀφροδίτης,

ἥ τε κόμη, τό τε εἶδος, ὅτ' ἐν κονίῃσι μιγείης·
ἀλλὰ μάλα τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη
λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ', ὅσσα ἔοργας.
Τὸν δ' αὖτε προσέειπεν ἀλέξανδρος θεοειδής.
ἕκτορ· ἐπεί με κατ' αἶσαν ἐνείκεσας, οὐδ' ὑπὲρ αἶσαν,
αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρής,
ὅς τ' εἶσιν διὰ δουρὸς ὑπ' ἀνέρος, ὅς ῥά τε τέχνῃ
νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δ' ἀνδρὸς ἐρωήν,
ὥς τοι ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστίν.
» μή μοι δῶρ' ἐρατὰ πρόφερε χρυσῆς ἀφροδίτης·
» οὔτοι ἀπόβλητ' ἐστὶ θεῶν ἐρικυδέα δῶρα,
ὅσσα κεν αὐτοὶ δῶσιν· ἑκὼν δ' οὐκ ἄντις ἕλοιτο.
νῦν δ' αὖτ' εἴ μ' ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,
ἄλλους μὲν κάθισον τρῶας, καὶ πάντας ἀχαιούς·
αὐτὰρ ἔμ' ἐν μέσσῳ, καὶ ἀρηΐφιλον Μενέλαον
συμβάλετ' ἀμφ' ἑλένῃ, καὶ κτήμασι πᾶσι μάχεσθαι.
ὁππότερος δέ κε νικήσῃ, κρείσσων τε γένηται,
κτήμαθ' ἑλὼν εὖ πάντα, γυναῖκά τε, οἴκαδ' ἀγέσθω·
οἱ δ' ἄλλοι, φιλότητα, καὶ ὅρκια πιστὰ ταμόντες,
ναίοιτε τροίην ἐριβώλακα· τοὶ δὲ νεέσθων
ἄργος ἐς ἱππόβοτον, καὶ ἀχαιΐδα καλλιγύναικα·
Ὣς ἔφαθ'· ἕκτωρ δ' αὖτ' ἐχάρη μέγα μῦθον ἀκούσας·
καί ῥ' ἐς μέσσον ἰὼν, τρώων ἀνέεργε φάλαγγας
μέσσου δουρὸς ἑλών· τοὶ δ' ἱδρύνθησαν ἅπαντες·
τῷ δ' ἐπετοξάζοντο καρηκομόωντες ἀχαιοὶ
ἰοῖσίν τε τιτυσκόμενοι, λάεσσί τ' ἔβαλλον·
αὐτὰρ ὁ, μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν ἀγαμέμνων·
ἴσχεσθ' ἀργεῖοι, μὴ βάλλετε κοῦροι ἀχαιῶν·
στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος ἕκτωρ.
Ὣς ἔφαθ'· οἱ δ' ἔσχοντο μάχης, ἄνεῳ τ' ἐγένοντο.

ἐσσυμένως· ἕκτωρ δὲ μετ' ἀμφοτέροισιν ἔειπε·
κέκλυτέ μευ τρῶες, καὶ ἐϋκνήμιδες ἀχαιοὶ,
μῦθον ἀλεξάνδροιο, τοῦ, εἵνεκα νεῖκος ὄρωρεν·
ἄλλους μὲν κέλεται τρῶας, καὶ πάντας ἀχαιοὺς,
τεύχεα κάλ' ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ·
αὐτὸν δ' ἐν μέσσῳ, καὶ ἀρηΐφιλον Μενέλαον,
οἴους ἀμφ' ἑλένῃ, καὶ κτήμασι πᾶσι μάχεσθαι·
ὁππότερος δέ κε νικήσῃ, κρείσσων τε γένηται,
κτήμαθ' ἑλὼν εὖ πάντα, γυναῖκά τε, οἴκαδ' ἀγέσθω·
οἱ δ' ἄλλοι, φιλότητα, καὶ ὅρκια πιστὰ τάμωμεν·
Ὣς ἔφαθ'· οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·
Κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει
θυμὸν ἐμόν· φρονέω δὲ διακρινθήμεναι ἤδη
ἀργείους, καὶ τρῶας, ἐπεὶ κακὰ πολλὰ πέποσθε
εἵνεκ' ἐμῆς ἔριδος, καὶ ἀλεξάνδρου ἕνεκ' ἀρχῆς·
ἡμέων δ' ὁπποτέρῳ θάνατος, καὶ μοῖρα τέτυκται,
τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα·
οἴσετε δ' ἄρν' ἕτερον λευκὸν, ἑτέρην δὲ μέλαιναν,
γῇ τε, καὶ ἠελίῳ· Διί δ' ἡμεῖς οἴσομεν ἄλλον·
ἄξετε δὲ πριάμοιο βίην, ὄφρ' ὅρκια τάμνῃ
αὐτὸς, ἐπεί οἱ παῖδες ὑπερφίαλοι, καὶ ἄπιστοι,
μήτις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται·
» αἰεὶ δ' ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·
» οἷς δ' ὁ γέρων μετέῃσιν ἅμα πρόσσω, καὶ ὀπίσσω
» λεύσσει, ὅπως ὄχ' ἄριστα μετ' ἀμφοτέροισι γένηται·
Ὣς ἔφαθ'· οἱ δ' ἐχάρησαν ἀχαιοί τε, τρῶές τε,
ἐλπόμενοι παύσεσθαι ὀϊζυροῦ πολέμοιο·
καί ῥ' ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δ' ἔβαν αὐτοί·
τεύχεά τ' ἐξεδύοντο, τὰ μὲν κατέθεντ' ἐπὶ γαίῃ,

πλησίον ἀλλήλων· ὀλίγη δ' ἦν ἀμφὶς ἄρουρα.
ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπεν
καρπαλίμως ἄρνας τε φέρειν, πρίαμόν τε καλέσσαι·
αὐτὰρ ὁ, ταλθύβιον προΐει κρείων ἀγαμέμνων,
νῆας ἐπὶ γλαφυρὰς ἰέναι· ἠδ' ἄρν' ἐκέλευεν
οἰσέμεναι· ὁ δ' ἄρ' οὐκ ἀπίθησ' ἀγαμέμνονι δίῳ·
ἶρις δ' αὖθ' ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν,
εἰδομένη γαλόῳ ἀντηνορίδαο δάμαρτι,
τὴν, ἀντηνορίδης εἶχε κρείων ἑλικάων
Λαοδίκην πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.
τὴν δ' εὗρ' ἐν μεγάρῳ· ἡ δὲ, μέγαν ἱστὸν ὕφαινε,
δίπλακα μαρμαρέην· πολέας δ' ἐνέπασσεν ἀέθλους
τρώων θ' ἱπποδάμων, καὶ ἀχαιῶν χαλκοχιτώνων.
οὓς ἕθεν εἵνεκ' ἔπασχον ὑπ' ἄρηος παλαμάων·
ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα ἶρις·
δεῦρ' ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι
τρώων θ' ἱπποδάμων, καὶ ἀχαιῶν χαλκοχιτώνων,
οἳ πρὶν ἐπ' ἀλλήλοισι φέρον πολύδακρυν ἄρηα
ἐν πεδίῳ, ὀλοοῖο λιλαιόμενοι πολέμοιο·
οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,
ἀσπίσι κεκλιμένοι· παρὰ δ' ἔγχεα μακρὰ πέπηγεν.
αὐτὰρ ἀλέξανδρος, καὶ ἀρηΐφιλος μενέλαος,
μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·
τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις·
Ὣς εἰποῦσα θεὰ, γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
ἀνδρός τε προτέροιο, καὶ ἄστεος, ἠδὲ τοκήων·
αὐτίκα δ' ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν,
ὁρμᾶτ' ἐκ θαλάμοιο, τέρεν κατὰ δάκρυ χέουσα,
οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ' ἕποντο,
αἴθρη πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις.

αἶψα δ' ἔπειθ' ἵκανον ὅθι σκαιαὶ πύλαι ἦσαν.
οἱ δ' ἀμφὶ πρίαμον, καὶ πάνθοον, ἠδὲ θυμοίτην·
λάμπον τε κλυτίον θ', ἱκετάονά τ' ὄζον ἄρηος.
Οὐκαλέγων τε, καὶ ἀντήνωρ πεπνυμένω ἄμφω,
εἵατο δημογέροντες ἐπὶ σκαιῇσι πύλῃσι,
γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ' ἀγορηταὶ
ἐσθλοί, τεττίγεσσιν ἐοικότες, οἵ τε καθ' ὕλην
δενδρέῳ ἐφεζόμενοι, ὄπα λειριόεσσαν ἱεῖσι
τοῖοι ἄρα τρώων ἡγήτορες ἧντ' ἐπὶ πύργῳ.
οἱ δ' ὡς οὖν εἴδονθ' ἑλένην ἐπὶ πύργον ἰοῦσαν·
ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον.
οὐ νέμεσις τρῶας, καὶ ἐϋκνήμιδας ἀχαιοὺς
τοιῇδ' ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν.
αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν.
ἀλλὰ καὶ ὧς τοίηπερ ἐοῦσ' ἐν νηυσὶ νεέσθω,
μηδ' ἡμῖν, τεκέεσσί τ' ὀπίσσω πῆμα λίποιτο.
Ὣς ἄρ' ἔφαν. πρίαμος δ' ἑλένην ἐκαλέσσατο φωνῇ.
δεῦρο πάροιθ' ἐλθοῦσα φίλον τέκος, ἵζευ ἐμεῖο,
ὄφρα ἴδῃς πρότερόν τε πόσιν, πηούς τε, φίλους τε,
οὔτι μοι αἰτίη ἐσσὶ· θεοί νύ μοι αἴτιοί εἰσιν,
οἵ μοι ἐφόρμησαν πόλεμον πολύδακρυν ἀχαιῶν,
ὥς μοι καὶ τόνδ' ἄνδρα πελώριον ἐξονομήνῃς,
ὅς τις ὅδ' ἐστὶν ἀχαιὸς ἀνὴρ ἠΰς τε, μέγας τε,
ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασιν,
καλὸν δ' οὕτω ἐγὼν οὔπω ἴδον ὀφθαλμοῖσιν,
οὐδ' οὕτω γεραρόν. βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικεν·
Τὸν δ' ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν·
αἰδοῖός τέ μοι ἐσσὶ φίλε ἑκυρὲ, δεινός τε·
ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς, ὁππότε δεῦρο
υἱέϊ σῷ ἑπόμην, θάλαμον, γνωτούς τε λιποῦσα,

παῖδά τε τηλυγέτην, καὶ ὁμηλικίην ἐρατεινήν·
ἀλλὰ τά γ' οὐκ ἐγένοντο· τὸ, καὶ κλαίουσα τέτηκα·
τοῦτο δέ τοι ἐρέω, ὅ μ' ἀνείρεαι, ἠδὲ μεταλλᾷς·
οὗτος γ' ἀτρείδης εὐρυκρείων ἀγαμέμνων,
ἀμφότερον. βασιλεύς τ' ἀγαθὸς, κρατερός τ' αἰχμητής.
δαὴρ αὖτ' ἐμὸς ἔσκε, κυνώπιδος, εἴ ποτ' ἔην γε.
Ὣς φάτο. τὸν δ' ὁ γέρων ἠγάσατο, φώνησέν τε·
ὦ μάκαρ ἀτρείδη, μοιρηγενὲς, ὀλβιόδαιμον·
ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι ἀχαιῶν·
ἤδη καὶ φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,
ἔνθα ἴδον πλείστους φρύγας ἀνέρας αἰολοπώλους,
λαοὺς ὀτρῆος, καὶ Μυγδόνος ἀντιθέοιο,
οἵ ῥα τότ' ἐστρατόωντο παρ' ὄχθας σαγγαρίοιο·
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν, μετὰ τοῖσιν ἐλέχθην
ἤματι τῷ, ὅτ' ἦλθον ἀμαζόνες ἀντιάνειραι·
ἀλλ' οὐδ' οἳ τόσοι ἦσαν, ὅσοι ἑλίκωπες ἀχαιοί·
δεύτερον αὖτ' ὀδυσῆα ἰδὼν, ἐρέειν' ὁ γεραιός·
εἴπ' ἄγε μοι καὶ τόνδε φίλον τέκος, ὅς τις ὅδ' ἐστί·
μείων μὲν κεφαλῇ ἀγαμέμνονος ἀτρείδαο,
εὐρύτερος δ' ὤμοισιν, ἰδὲ στέρνοισιν ἰδέσθαι.
τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ·
αὐτὸς δὲ κτίλος ὣς, ἐπιπωλεῖται στίχας ἀνδρῶν·
ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,
ὅς τ' οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων,
Τὸν δ' ἠμείβετ' ἔπειθ' ἑλένη Διὸς ἐκγεγαυῖα.
οὗτος δ' αὖ λαερτιάδης πολύμητις ὀδυσσεύς·
ὃς τράφη ἐν δήμῳ ἰθάκης κραναῆς περ ἐούσης,
εἰδὼς παντοίους τε δόλους, καὶ μήδεα πυκνά·
Τὴν δ' αὖτ' ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα,
ὦ γύναι· ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες·

ἤδη γὰρ

ἤδη γὰρ καὶ δεῦρό ποτ' ἤλυθε δῖος ὀδυσσεὺς,
σεῦ ἕνεκ' ἀγγελίης, σὺν ἀρηϊφίλῳ Μενελάῳ·
τοὺς δ' ἐγὼ ἐξείνισσα, καὶ ἐν μεγάροισι φίλησα·
ἀμφοτέρων δὲ φυὴν ἐδάην, καὶ μήδεα πυκνά·
ἀλλ' ὅτε δὴ τρώεσσιν ἀγειρομένοισιν ἔμιχθεν,
στάντων μὲν, μενέλαος ὑπείρεχεν εὐρέας ὤμους·
ἄμφω δ' ἑζομένω, γεραρώτερος ἦεν ὀδυσσεύς·
ἀλλ' ὅτε δὴ μύθους, καὶ μήδεα πᾶσιν ὕφαινον,
ἤτοι μὲν μενέλαος ἐπιτροχάδην ἀγόρευε·
παῦρα μὲν, ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος,
οὐδ' ἀφαμαρτοεπής, ἢ καὶ γένει ὕστερος ἦεν·
ἀλλ' ὅτε δὴ πολύμητις ἀναΐξειεν ὀδυσσεὺς,
στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,
σκῆπτρον δ' οὔτ' ὀπίσω, οὔτε προπρηνὲς ἐνώμα,
ἀλλ' ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς·
φαίης κεν ζάκοτόν τινα ἔμμεναι, ἄφρονά θ' αὔτως·
ἀλλ' ὅτε δή ῥ' ὄπα τε μεγάλην ἐκ στήθεος ἵει,
καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,
οὐκ ἂν ἔπειτ' ὀδυσῆΐ γ' ἐρίσσειε βροτὸς ἄλλος·
οὐ τότε γ' ὧδ' ὀδυσῆος ἀγασσάμεθ' εἶδος ἰδόντες·
τὸ τρίτον αὖτ' αἴαντα ἰδὼν ἐρέειν' ὁ γεραιὸς,
τίς τ' ἄρ ὅδ' ἄλλος ἀχαιὸς ἀνὴρ ἠΰς τε, μέγας τε,
ἔξοχος ἀργείων κεφαλὴν, ἠδ' εὐρέας ὤμους·
Τὸν δ' ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·
οὗτος δ' αἴας ἐστὶ πελώριος ἕρκος ἀχαιῶν·
ἰδομενεὺς δ' ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς,
ἕστηκ'· ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.
πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος μενέλαος
οἴκῳ ἐν ἡμετέρῳ, ὁπότε Κρήτηθεν ἵκοιτο·
νῦν δ' ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας ἀχαιοὺς,

οὕς κεν ἐῢ γνοίην, καί τ' οὔνομα μυθησαίμην·
δοιὼ δ' οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν,
Κάστορά θ' ἱππόδαμον, καὶ πὺξ ἀγαθὸν πολυδεύκεα,
αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ·
ἢ οὐχ ἑσπέσθην λακεδαίμονος ἐξ ἐρατεινῆς,
ἢ δεῦρο μὲν ἕποντο νέεσσ' ἐνὶ ποντοπόροισι,
νῦν αὖτ' οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν,
αἴσχεα δειδιότες, καὶ ὀνείδεα πόλλ', ἅ μοι ἐστίν;
Ὣς φάτο· τοὺς δ' ἤδη κατέχεν φυσίζοος αἶα
ἐν λακεδαίμονι αὖθι, φίλῃ ἐνὶ πατρίδι γαίῃ·
κήρυκες δ' ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ,
ἄρνε δύω, καὶ οἶνον ἐΰφρονα, καρπὸν ἀρούρης,
ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν
κῆρυξ ἰδαῖος, ἰδὲ χρύσεια κύπελλα·
ὤτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·
ὄρσεο λαομεδοντιάδη· καλέουσιν ἄριστοι
τρώων θ' ἱπποδάμων, καὶ ἀχαιῶν χαλκοχιτώνων,
ἐς πεδίον καταβῆναι, ἵν' ὅρκια πιστὰ τάμητε·
αὐτὰρ ἀλέξανδρος, καὶ ἀρηΐφιλος μενέλαος,
μακρῇς ἐγχείῃσι μαχήσοντ' ἀμφὶ γυναικί·
τῷ δέ κε νικήσαντι, γυνὴ καὶ κτήμαθ' ἕποιτο·
οἱ δ' ἄλλοι, φιλότητα, καὶ ὅρκια πιστὰ ταμόντες,
ναίοιμεν τροίην ἐριβώλακα· τοὶ δὲ νέονται
ἄργος ἐς ἱππόβοτον, καὶ ἀχαιΐδα καλλιγύναικα·
Ὣς φάτο· ῥίγησεν δ' ὁ γέρων· ἐκέλευσε δ' ἑταίρους
ἵππους ζευγνύμεναι· τοὶ δ' ὀτραλέως ἐπίθοντο·
ἂν δ' ἄρ ἔβη πρίαμος, κατὰ δ' ἡνία τεῖνεν ὀπίσω·
πὰρ δέ οἱ, ἀντήνωρ περικαλλέα βήσατο δίφρον·
τὼ δὲ διὰ σκαιῶν πεδίονδ' ἔχον ὠκέας ἵππους·
ἀλλ' ὅτε δή ῥ' ἵκοντο μετὰ τρῶας, καὶ ἀχαιοὺς,

ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν,
ἐς μέσον τρώων, καὶ ἀχαιῶν ἐστιχόωντο.
ὤρνυτο δ' αὐτίκ' ἔπειτα ἄναξ ἀνδρῶν ἀγαμέμνων.
ἂν δ' ὀδυσεὺς πολύμητις ἀτὰρ κήρυκες ἀγαυοὶ
ὅρκια πιστὰ θεῶν σύναγον. κρητῆρι δὲ οἶνον
μίσγον. ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.
ἀτρείδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
ἥ οἱ πὰρ ξίφεος μέγαν κουλεὸν αἰὲν ἄορτο,
ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα,
κήρυκες τρώων, καὶ ἀχαιῶν νεῖμαν ἀρίστοις.
τοῖσι δ' ἀτρείδης μεγάλ' εὔχετο χεῖρας ἀνασχών.
ζεῦ πάτερ, ἴδηθεν μεδέων, κύδιστε, μέγιστε,
ἠέλιός θ' ὃς πάντ' ἐφορᾷς, καὶ πάντ' ἐπακούεις,
καὶ ποταμοὶ, καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας
ἀνθρώπους τίνυσθον, ὅς τις κ' ἐπίορκον ὀμόσσῃ,
ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δ' ὅρκια πιστά.
εἰ μέν κεν μενέλαον ἀλέξανδρος καταπέφνῃ,
αὐτὸς ἔπειθ' ἑλένην ἐχέτω, καὶ κτήματα πάντα·
ἡμεῖς δ' ἐν νήεσσι νεώμεθα ποντοπόροισιν.
εἰ δέ κ' ἀλέξανδρον κτείνῃ ξανθὸς μενέλαος,
τρῶας ἔπειθ' ἑλένην, καὶ κτήματα πάντ' ἀποδοῦναι·
τιμὴν δ' ἀργείοις ἀποτινέμεν ἥντιν' ἔοικεν,
ἥ τε καὶ ἐσσομένοισι μετ' ἀνθρώποισι πέληται.
εἰ δ' ἂν ἐμοὶ τιμὴν πρίαμος πριάμοιό τε παῖδες
τίνειν οὐκ ἐθέλωσιν ἀλεξάνδροιο πεσόντος,
αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχέσομαι εἵνεκα ποινῆς
αὖθι μένων, εἵως κε τέλος πολέμοιο κιχείω.
ἦ καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ.
καὶ τοὺς μὲν, κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας,
θυμοῦ δευομένους. ἀπὸ γὰρ μένος εἵλετο χαλκός.

οἶνον δ' ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν
ἔκχεον, ἠδ' εὔχοντο θεοῖς αἰειγενέτῃσιν.
ὧδε δέ τις εἴπεσκεν ἀχαιῶν τε τρώων τε.
ζεῦ κύδιστε, μέγιστε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν,
ὧδέ σφ' ἐγκέφαλος χαμάδις ῥέοι, ὡς ὅδε οἶνος
αὐτῶν, καὶ τεκέων. ἄλοχοι δ' ἄλλοισι μιγεῖεν.
ὣς ἔφαν. οὐδ' ἄρα πώ σφιν ἐπεκραίαινε κρονίων.
Τοῖσι δὲ δαρδανίδης πρίαμος μετὰ μῦθον ἔειπε.
κέκλυτέ μευ τρῶες, καὶ ἐϋκνήμιδες ἀχαιοί.
ἤτοι ἐγὼν εἶμι προτὶ ἴλιον ἠνεμόεσσαν
ἄψ, ἐπεὶ οὔπω τλήσομ' ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι
μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ μενελάῳ.
ζεὺς μέν που τό γε οἶδε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.
ἦ ῥα, καὶ ἐς δίφρον ἄρνας θέτω ἰσόθεος φώς.
ἂν δ' ἄρ' ἔβαιν' αὐτός, κατὰ δ' ἡνία τεῖνεν ὀπίσσω.
πὰρ δέ οἱ ἀντήνωρ περικαλλέα βήσατο δίφρον.
τὼ μὲν ἄρ' ἄψοῤῥοι προτὶ ἴλιον ἀπονέοντο.
ἕκτωρ δὲ πριάμοιο πάϊς, καὶ δῖος ὀδυσσεύς,
χῶρον μὲν πρῶτον διεμέτρεον. αὐτὰρ ἔπειτα,
κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.
λαοὶ δ' ἠρήσαντο θεοῖσι δὲ χεῖρας ἀνέσχον.
ὧδε δέ τις εἴπεσκεν ἀχαιῶν τε τρώων τε
ζεῦ πάτερ ἴδηθεν μεδέων, κύδιστε, μέγιστε,
ὁππότερος τάδε ἔργα ἀμφοτέροισιν ἔθηκε
τὸν δὸς ἀποφθίμενον δῦναι δόμον ἄϊδος εἴσω.
ἡμῖν δ' αὖ φιλότητα, καὶ ὅρκια πιστὰ γενέσθαι.
Ὣς ἄρ' ἔφαν. πάλλεν δὲ μέγας κορυθαίολος ἕκτωρ,

ἂψ ὁρόων. πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν.
οἱ μὲν ἔπειθ' ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ
ἵπποι ἀερσίποδες, καὶ ποικίλα τεύχε' ἔκειτο.
αὐτὰρ ὅγ' ἀμφ' ὤμοισιν ἐδύσετο τεύχεα καλὰ
δῖος ἀλέξανδρος ἑλένης πόσις ἠϋκόμοιο.
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε,
καλὰς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας.
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν
οἷο κασιγνήτοιο λυκάονος· ἥρμοσε δ' αὐτῷ.
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον,
χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε, στιβαρόν τε·
κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,
ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
εἵλετο δ' ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.
ὣς δ' αὔτως μενέλαος ἀρήϊος ἔντε' ἔδυνεν.
οἱ δ' ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
ἐς μέσον τρώων, καὶ ἀχαιῶν ἐστιχόωντο,
δεινὸν δερκόμενοι. θάμβος δ' ἔχεν εἰσορόωντας,
τρῶάς θ' ἱπποδάμους, καὶ ἐϋκνήμιδας ἀχαιούς.
καί ῥ' ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ,
σείοντ' ἐγχείας, ἀλλήλοισι κοτέοντε.
πρόσθε δ' ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν ἀτρείδαο κατ' ἀσπίδα πάντοσ' ἐΐσην.
οὐδ' ἔρρηξεν χαλκόν· ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
ἀσπίδι ἐνὶ κρατερῇ, ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ
ἀτρείδης μενέλαος ἐπευξάμενος Διῒ πατρί.
ζεῦ ἄνα, δὸς τίσασθαι ὅ με πρότερος κακ' ἔοργε,
δῖον ἀλέξανδρον, καὶ ἐμῆς ὑπὸ χερσὶ δάμασσον,
ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων,
ξεινοδόκον κακὰ ῥέξαι, ὅκεν φιλότητα παράσχῃ.

ἦ ῥά· καὶ ἀμπεπαλὼν, προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλε πριαμίδαο κατ' ἀσπίδα πάντοσ' ἐΐσην.
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄμβριμον ἔγχος,
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο.
ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
ἔγχος· ὁ δ' ἐκλίνθη, καὶ ἀλεύατο κῆρα μέλαιναν.
ἀτρείδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον,
πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δ' ἄρ αὐτῷ
τριχθά τε, καὶ τετραχθὰ διατρυφθὲν ἔκπεσε χειρός.
ἀτρείδης δ' ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν.
Ζεῦ πάτερ, οὔτις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
ἦ τ' ἐφάμην τίσασθαι ἀλέξανδρον κακότητος.
νῦν δέ μοι ἐν χείρεσσ' ἐάγη ξίφος. ἐκ δέ μοι ἔγχος
ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδ' ἔβαλέν μιν.
ἦ· καὶ ἐπαΐξας, κόρυθος λάβεν ἱπποδασείης·
ἕλκε δ' ἐπιστρέψας μετ' ἐϋκνήμιδας ἀχαιούς.
ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρὴν,
ὅς οἱ ὑπ' ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.
καὶ νύ κεν εἴρυσσέν τε, καὶ ἄσπετον ἤρατο κῦδος,
εἰ μὴ ἄρ ὀξὺ νόησε Διὸς θυγάτηρ ἀφροδίτη,
ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο.
κεινὴ δὲ τρυφάλεια ἅμ' ἕσπετο χειρὶ παχείῃ.
τὴν μὲν ἔπειθ' ἥρως μετ' ἐϋκνήμιδας ἀχαιοὺς
ῥῖψ' ἐπιδινήσας. κόμισαν δ' ἐρίηρες ἑταῖροι.
αὐτὰρ ὁ, ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων
ἔγχεϊ χαλκείῳ. τὸν δ' ἐξήρπαξ' ἀφροδίτη
ῥεῖα μάλ' ὥς τε θεός. ἐκάλυψεν δ' ἄρ ἠέρι πολλῇ.
κὰδ δ' εἷσ' ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.
αὐτὴ δ' αὖθ' ἑλένην καλέουσ' ἴε, τὴν δ' ἐκίχανε
πύργῳ ἐφ' ὑψηλῷ περὶ δὲ τρῳαὶ ἅλις ἦσαν.

χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα·
γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν
εἰροκόμῳ, ἥ οἱ λακεδαίμονι ναιεταώσῃ,
ἤσκειν εἴρια καλὰ, μάλιστα δέ μιν φιλέεσκε·
τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ' ἀφροδίτη·
δεῦρ' ἴθ'· ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι,
κεῖνος ὅγ' ἐν θαλάμῳ, καὶ δινωτοῖσι λέχεσι,
κάλλεΐ τε στίλβων, καὶ εἵμασιν· οὐδέ κε φαίης
ἀνδρὶ μαχεσσάμενον τόν γ' ἐλθεῖν, ἀλλὰ χορόνδε
ἔρχεσθ', ἠὲ χοροῖο νέον λήγοντα καθίζειν·
Ὣς φάτο· τῇ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
καί ῥ' ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν,
στήθεά θ' ἱμερόεντα, καὶ ὄμματα μαρμαίροντα,
θάμβησέν τ' ἄρ' ἔπειτα, ἔπος τ' ἔφατ', ἔκ τ' ὀνόμαζε·
Δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν
ἦ πῆ με προτέρω πολίων εὖ ναιομενάων
ἄξεις; ἢ φρυγίης, ἢ μῃονίης ἐρατεινῆς,
εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων
οὕνεκα δὴ νῦν δῖον ἀλέξανδρον μενέλαος
νικήσας, ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ' ἄγεσθαι,
τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης,
ἧσο παρ' αὐτὸν ἰοῦσα· θεῶν δ' ἀπόειπε κελεύθους·
μηδ' ἔτι σοῖσι πόδεσιν ὑποστρέψειας ὄλυμπον,
ἀλλ' αἰεὶ περὶ κεῖνον ὀΐζυε, καί ἑ φύλασσε,
εἰσόκε σ' ἢ ἄλοχον ποιήσεται, ἢ ὅγε δούλην·
κεῖσε δ' ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη,
κείνου πορσανέουσα λέχος· τρωαὶ δέ μ' ὀπίσσω
πᾶσαι μωμήσονται· ἔχω δ' ἄχε' ἄκριτα θυμῷ·
τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ' ἀφροδίτη·
μή μ' ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω·

τὼς δέ σ' ἀπεχθήρω, ὡς νῦν ἔκπαγλ' ἐφίλησα.
μέσσῳ δ' ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ
τρώων, καὶ δαναῶν· σὺ δέ κεν κακὸν οἶτον ὄληαι.
Ὣς ἔφατ'· ἔδδεισε δ' ἑλένη διὸς ἐκγεγαυῖα·
βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ
σιγῇ· πάσας δὲ τρωὰς λάθεν· ἦρχε δὲ δαίμων·
αἱ δ' ὅτ' ἀλεξάνδροιο δόμον περικαλλέ' ἵκοντο,
ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,
ἣ δ' ἐς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν,
τῇ δ' ἄρα δίφρον ἑλοῦσα φιλομμειδὴς ἀφροδίτη,
ἀντί' ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα,
ἔνθα κάθιζ' ἑλένη κούρη διὸς αἰγιόχοιο,
ὄσσε πάλιν κλίνασα· πόσιν δ' ἠνίπαπε μύθῳ·
ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθ' ὀλέσθαι,
ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν·
ἦ μὲν δὴ πρίν γ' εὔχε' ἀρηϊφίλου μενελάου
σῇ τε βίῃ, καὶ χερσὶ, καὶ ἔγχει, φέρτερος εἶναι·
ἀλλ' ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον μενέλαον
ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σ' ἔγωγε
παύσασθαι κέλομαι, μὴ δὲ ξανθῷ μενελάῳ
ἀντίβιον πόλεμον πολεμίζειν, ἠδὲ μάχεσθαι
ἀφραδέως· μή πως τάχ' ὑπ' αὐτοῦ δουρὶ δαμήῃς·
Τὴν δὲ πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·
μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·
νῦν μὲν γὰρ μενέλαος ἐνίκησε σὺν ἀθήνῃ·
κεῖνον δ' αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν·
ἀλλ' ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·
οὐ γὰρ πώποτέ μ' ὧδε ἔρως φρένας ἀμφεκάλυψεν,
οὐδ' ὅτε σε πρότερον λακεδαίμονος ἐξ ἐρατεινῆς
ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,

νήσῳ δ' ἐν κραναῇ ἐμίγην φιλότητι, καὶ εὐνῇ,
ὥς σέο νῦν ἔραμαι· καί με γλυκὺς ἵμερος αἱρεῖ·
ἦ ῥα, καὶ ἄρχε λέχοσδε κιών· ἅμα δ' εἵπετ' ἄκοιτις·
τὼ μὲν ἄρ' ἐν ῥητοῖσι κατεύνασθεν λεχέεσιν·
ἀτρείδης δ' ἂν' ὅμιλον φοίτα θηρὶ ἐοικὼς,
εἴπου ἐσαθρήσειεν ἀλέξανδρον θεοειδέα·
ἀλλ' οὔτις δύνατο τρώων, κλειτῶν τ' ἐπικούρων
δεῖξαι ἀλέξανδρον τότ' ἀρηϊφίλῳ μενελάῳ,
οὐ μὲν γὰρ φιλότητί γ' ἐκεύθανον, εἴ τις ἴδοιτο.
ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ·
Τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν ἀγαμέμνων·
Κέκλυτέ μευ τρῶες, καὶ δάρδανοι, ἠδ' ἐπίκουροι·
νίκη μὲν δὴ φαίνετ' ἀρηϊφίλου μενελάου·
ὑμεῖς δ' ἀργείην ἑλένην, καὶ κτήμαθ' ἅμ' αὐτῇ
ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν, ἥντιν' ἔοικεν,
ἥ τε καὶ ἐσσομένοισι μετ' ἀνθρώποισι πέληται·
ὣς ἔφατ' ἀτρείδης, ἐπὶ δ' ᾔνεον ἄλλοι ἀχαιοί.

ΟΜΗΡΟΥ ΙΛΙΑΔΟΣ. Δ΄. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

ἔ Δοξε τοῖς θεοῖς τὴν Ἴλιον ἁλῶναι· διὸ ἀθηνᾶ μὲν, Μενέλαον τοξευθῆναι ὑπὸ πανδάρου παρεσκεύασε· καὶ οὕτω συγχυθέντων τῶν ὅρκων, μαχάων μὲν ἰᾶται μενέλαον· ἀγαμέμνων δὲ ἀπελθὼν, τὴν στρατιὰν παρορμᾷ εἰς τὸν πόλεμον· συμβουλῆς δὲ γενομένης, πολλοὶ ἑκατέρωθεν ἀναιροῦνται.

ΙΛΙΑΔΟΣ·Δ·ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ·

Δέλτα θεῶν ἀγορή, ὅρκων χύσις, ἄρεος ἀρχή.

Οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο·
χρυσέῳ ἐν δαπέδῳ· μετὰ δέ σφισι πότνια Ἥβη
νέκταρ ἐῳνοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι
δειδέχατ' ἀλλήλους, τρώων πόλιν εἰσορόωντες·
αὐτίκ' ἐπειρᾶτο κρονίδης ἐρεθιζέμεν ἥρην,
κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων·
δοιαὶ μὲν μενελάῳ ἀρηγόνες εἰσὶ θεάων,
ἥρη τ' ἀργείη, καὶ ἀλαλκομενηῒς ἀθήνη.
ἀλλ' ἤτοι ταὶ, νόσφι καθήμεναι εἰσορόωσαι,
τέρπεσθον· τῷ δ' αὖτε φιλομμειδὴς ἀφροδίτη
αἰεὶ παρμέμβλωκε, καὶ αὐτοῦ κῆρας ἀμύνει·
καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι·
ἀλλ' ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·
ἡμεῖς δὲ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα·
ἤ ῥ' αὖτις πόλεμόν τε κακὸν, καὶ φύλοπιν αἰνὴν
ὄρσομεν, ἢ φιλότητα μετ' ἀμφοτέροισι βάλωμεν·
εἰ δ' αὔτως τόδε πᾶσι φίλον, καὶ ἡδὺ γένοιτο,
ἤτοι μὲν οἰκέοιτο πόλις πριάμοιο ἄνακτος,
αὖτις δ' ἀργείην ἑλένην μενέλαος ἄγοιτο.
Ὣς ἔφαθ'. αἱ δ' ἐπέμυξαν ἀθηναίη τε, καὶ ἥρη·
πλησίαι αἵγ' ἥσθην, κακὰ δὲ τρώεσσι μεδέσθην·
ἤτοι ἀθηναίη ἀκέων ἦν· οὐδέ τι εἶπε
σκυζομένη Διῒ πατρί· χόλος δέ μιν ἄγριος ᾕρει·

Ἥρη δ' οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
αἰνότατε κρονίδη, ποῖον τὸν μῦθον ἔειπες;
πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον, ἠδ' ἀτέλεστον
ἱδρῶθ', ὃν ἵδρωσα μόγῳ, καμέτην καί μοι ἵπποι
λαὸν ἀγειρούσῃ πριάμῳ κακὰ, τοῖό τε παισὶν
ἕρδ'· ἀτὰρ οὔτοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι·
Τὴν δὲ μέγ' ὀχθήσας, προσέφη νεφεληγερέτα Ζεύς·
δαιμονίη· τί νύ σε πρίαμος, πριάμοιό τε παῖδες
τόσσα κακὰ ῥέζουσιν, ὅτ' ἀσπερχὲς μενεαίνεις
ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον·
εἰ δὲ σύ γ' εἰσελθοῦσα πύλας, καὶ τείχεα μακρὰ,
ὠμὸν βεβρώθοις πρίαμον, πριάμοιό τε παῖδας,
ἄλλους τε τρῶας, τότε κεν χόλον ἐξακέσαιο·
ἕρξον ὅπως ἐθέλεις, μὴ τοῦτό γε νεῖκος ὀπίσσω
σοὶ, καὶ ἐμοὶ μέγ' ἔρισμα μετ' ἀμφοτέροισι γένηται·
ἄλλο δέ τοι ἐρέω· σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι,
τὴν ἐθέλω, ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,
μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ' ἐᾶσαι·
καὶ γὰρ ἐγώ σοι δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·
αἳ γὰρ ὑπ' ἠελίῳ τε, καὶ οὐρανῷ ἀστερόεντι
ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,
τάων μοι περὶ κῆρι τιέσκετο ἴλιος ἱρὴ
καὶ πρίαμος, καὶ λαὸς ἐϋμμελίω πριάμοιο·
οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
λοιβῆς τε, κνίσης τε· τὸ, γὰρ λάχομεν γέρας ἡμεῖς·
Τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη·
ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες,
ἄργος τε, σπάρτη τε, καὶ εὐρυάγυια μυκήνη·
τὰς, διαπέρσαι, ὅταν τοι ἀπέχθωνται περὶ κῆρι·

τάων, οὔτοι ἐγὼ πρόσθ' ἵσταμαι, οὐδὲ μεγαίρω.
εἴπερ γὰρ φθονέω τε, καὶ οὐκ εἰῶ διαπέρσαι,
οὐκ ἀνύω φθονέουσ', ἐπειὴ πολὺ φέρτερός ἐσσι.
ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον.
καὶ γὰρ ἐγὼ θεός εἰμι· γένος δέ μοι ἔνθεν ὅθεν σοί.
καί με πρεσβυτάτην τέκετο κρόνος ἀγκυλομήτης
ἀμφότερον, γενεῇ τε, καὶ οὕνεκα σοὶ παράκοιτις
κέκλημαι· σὺ δὲ πᾶσι μετ' ἀθανάτοισιν ἀνάσσεις,
ἀλλ' ἤτοι μὲν ταῦθ' ὑποείξομεν ἀλλήλοισι,
σοὶ μὲν ἐγὼ, σὺ δ' ἐμοί· ἐπὶ δ' ἕψονται θεοὶ ἄλλοι
ἀθάνατοι· σὺ δὲ θᾶσσον ἀθηναίῃ ἐπιτεῖλαι,
ἐλθεῖν ἐς τρώων, καὶ ἀχαιῶν φύλοπιν αἰνὴν,
πειρᾶν θ' ὥς κεν τρῶες ὑπερκύδαντας ἀχαιοὺς
ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
ὣς ἔφατ', οὐδ' ἀπίθησε πατὴρ ἀνδρῶν τε, θεῶν τε.
αὐτίκ' ἀθηναίην ἔπεα πτερόεντα προσηύδα
αἶψα μάλ' ἐς στρατὸν ἐλθὲ μετὰ τρῶας, καὶ ἀχαιοὺς,
πειρᾶν δ' ὥς κεν τρῶες ὑπερκύδαντας ἀχαιοὺς,
ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
Ὣς εἰπὼν, ὤτρυνε πάρος μεμαυῖαν ἀθήνην.
βῆ δὲ κατ' οὐλύμποιο καρήνων ἀΐξασα.
οἷον δ' ἀστέρα ἧκε κρόνου παῖς ἀγκυλομήτεω,
ἢ ναύτῃσι τέρας, ἠὲ στρατῷ εὐρέϊ λαῶν
λαμπρόν· τοῦ, δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται,
τῷ, εἰκυῖ' ἤϊξεν ἐπὶ χθόνα παλλὰς ἀθήνη,
κὰδ δ' ἔθορ' ἐς μέσσον· θάμβος δ' ἔχεν εἰσορόωντας·
τρῶάς θ' ἱπποδάμους, καὶ ἐϋκνήμιδας ἀχαιούς.
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
ἦ ῥ' αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
ἔσσεται, ἢ φιλότητα μετ' ἀμφοτέροισι τίθησι

ζεὺς· ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται
ὣς ἄρα τις εἴπεσκεν ἀχαιῶν τε τρώων τε.
ἡ δ' ἀνδρὶ ἰκέλη τρώων κατεδύσεθ' ὅμιλον
λαοδόκῳ ἀντηνορίδῃ, κρατερῷ αἰχμητῇ.
πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.
εὗρε λυκάονος υἱὸν ἀμύμονά τε, κρατερόν τε,
ἑσταότ' ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
λαῶν· οἵ οἱ ἕποντο ἀπ' αἰσήποιο ῥοάων.
ἀγχοῦ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα.
ἦ ῥά νύ μοί τι πίθοιο λυκάονος υἱὲ δαΐφρον;
τλαίης κεν μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν
πᾶσι δέ κεν τρώεσσι χάριν, καὶ κῦδος ἄροιο.
ἐκ πάντων δὲ μάλιστα, ἀλεξάνδρῳ βασιλῆϊ.
τοῦ, κεν δὴ πάμπρωτα παρ' ἀγλαὰ δῶρα φέροιο.
αἴ κεν ἴδῃ μενέλαον ἀρήϊον ἀτρέος υἱὸν
σῷ βέλεϊ δμηθέντα, πυρῆς ἐπιβάντ' ἀλεγεινῆς.
ἀλλ' ἄγ' ὀΐστευσον μενελάου κυδαλίμοιο.
εὔχεο δ' ἀπόλλωνι λυκηγενέϊ, κλυτοτόξῳ,
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην,
οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ ζελείης.
ὣς φάτ' ἀθηναίη. τῷ δὲ φρένας ἄφρονι πεῖθεν.
αὐτίκ' ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς
ἀγρίου, ὅν ῥά ποτ' αὐτὸς ὑπὸ στέρνοιο τυχήσας
πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι,
βεβλήκει πρὸς στῆθος. ὁ δ' ὕπτιος ἔμπεσε πέτρῃ.
τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει.
καὶ τὰ μὲν, ἀσκήσας κεραοξόος ἤραρε τέκτων.
πᾶν δ' εὖ λειήνας, χρυσέην ἐπέθηκε κορώνην.
καὶ τὸ μὲν, εὖ κατέθηκε τανυσσάμενος, ποτὶ γαίῃ
ἀγκλίνας. πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι,

μὴ πρὶν ἀναΐξειν ἀρήϊοι υἷες ἀχαιῶν,
πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον, ἀρχὸν ἀχαιῶν.
αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης· ἐκ δ' ἕλετ' ἰὸν
ἀβλῆτα, πτερόεντα, μελαινάων ἕρμ' ὀδυνάων·
αἶψα δ' ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν·
εὔχετο δ' ἀπόλλωνι λυκηγενέϊ, κλυτοτόξῳ,
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην,
οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ ζελείης·
ἕλκε δ' ὁμοῦ γλυφίδας τε λαβὼν, καὶ νεῦρα βόεια·
νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον·
αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,
λίγξε βιός· νευρὴ δὲ μέγ' ἴαχεν· ἆλτο δ' ὀϊστὸς
ὀξυβελὴς, καθ' ὅμιλον ἐπιπτέσθαι μενεαίνων·
οὐδὲ σέθεν μενέλαε θεοὶ μάκαρες λελάθοντο
ἀθάνατοι· πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,
ἥτοι πρόσθεν στᾶσα, βέλος ἐχεπευκὲς ἄμυνεν·
ἡ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς, ὡς ὅτε μήτηρ
παιδὸς ἐέργει μυῖαν, ὅθ' ἡδέϊ λέξετο ὕπνῳ·
αὐτὴ δ' αὖθ' ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες
χρύσειοι σύνεχον, καὶ διπλόος ἤντετο θώρηξ·
ἐν δ' ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·
διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,
μίτρης θ', ἣν ἐφόρει ἔρυμα χροὸς, ἕρκος ἀκόντων,
ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς·
ἀκρότατον δ' ἄρ' ὀϊστὸς ἐπέγραψε χρόα φωτός·
αὐτίκα δ' ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.
ὡς δ' ὅτε τίς τ' ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ
μῃονὶς, ἠὲ κάειρα, παρήϊον ἔμμεναι ἵππων,
κεῖται δ' ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο

ἱππῆες φορέειν, βασιλῆϊ δὲ κεῖται ἄγαλμα·
ἀμφότερον, κόσμος θ' ἵππῳ, ἐλατῆρί τε κῦδος,
τοῖοί τοι μενέλαε μιάνθην αἵματι μηροὶ
εὐφυέες· κνῆμαί τε, ἰδὲ σφυρὰ καλ' ὑπένερθε.
ῥίγησεν δ' ἄρ' ἔπειτα ἄναξ ἀνδρῶν ἀγαμέμνων,
ὡς εἶδεν μέλαν αἷμα καταῤῥέον ἐξ ὠτειλῆς·
ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.
ὡς δ' ἴδεν νεῦρόν τε, καὶ ὄγκους ἐκτὸς ἐόντας,
ἄψοῤῥόν οἱ θυμὸς ἐνὶ στήθεσιν ἀγέρθη·
τοῖς δὲ βαρυστενάχων· μετέφη κρείων ἀγαμέμνων,
χειρὸς ἔχων μενέλαον· ἐπεστενάχοντο δ' ἑταῖροι·
φίλε κασίγνητε, θάνατον νύ τοι ὅρκι' ἔταμνον,
οἶον προστήσας πρὸ ἀχαιῶν τρωσὶ μάχεσθαι·
ὥς σ' ἔβαλον τρῶες, κατὰ δ' ὅρκια πιστὰ πάτησαν,
οὐ μέν πως ἅλιον πέλει ὅρκιον, αἷμά τε ἀρνῶν,
σπονδαί τ' ἄκρητοι, καὶ δεξιαὶ, ἧς ἐπέπιθμεν·
εἴπερ γάρ τε καὶ αὐτίκ' ὀλύμπιος οὐκ ἐτέλεσσεν,
ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν
σὺν σφῇσιν κεφαλῇσι, γυναιξί τε, καὶ τεκέεσιν·
εὖ γὰρ ἐγὼ τόδε οἶδα καταφρένα, καὶ κατὰ θυμόν·
ἔσσεται ἦμαρ, ὅτ' ἄν ποτ' ὀλώλῃ ἴλιος ἱρὴ,
καὶ πρίαμος, καὶ λαὸς ἐϋμμελίω πριάμοιο·
Ζεὺς δέ σφιν κρονίδης, ὑψίζυγος, αἰθέρι ναίων,
αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι,
τῆσδ' ἀπάτης κοτέων· τὰ μὲν, ἔσσεται οὐκ ἀτέλεστα·
ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ μενέλαε,
αἴ κε θάνῃς, καὶ μοῖραν ἀναπλήσῃς βιότοιο.
καί κεν ἐλέγχιστος πολυδίψιον ἄργος ἱκοίμην·
αὐτίκα γὰρ μνήσονται ἀχαιοὶ πατρίδος αἴης·
καδδέ κεν εὐχωλὴν πριάμῳ καὶ τρωσὶ λίποιμεν

ἀργείην

ἀργείην ἑλένην· σέο δ' ὀστέα πύσει ἄρουρα,
κειμένου ἐν τροίῃ, ἀτελευτήτῳ ἐπὶ ἔργῳ·
καί κέ τις ὧδ' ἐρέει τρώων ὑπερηνορεόντων,
τύμβῳ ἐπιθρώσκων μενελάου κυδαλίμοιο,
αἴθ' οὕτως ἐπὶ πᾶσι χόλον τελέσει' ἀγαμέμνων,
ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ' ἀχαιῶν·
καὶ δὴ ἔβη οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν.
σὺν κενῇσι νηυσὶ, λιπὼν ἀγαθὸν μενέλαον·
ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών·
Τὸν δ' ἐπιθαρσύνων, προσέφη ξανθὸς μενέλαος·
θάρσει· μηδέ τί πω δειδίσσεο λαὸν ἀχαιῶν·
οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν
εἰρύσατο ζωστήρ τε παναίολος, ἠδ' ὑπένερθεν
ζῶμά τε, καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες·
Τὸν δ' ἀπαμειβόμενος, προσέφη κρείων ἀγαμέμνων·
αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ μενέλαε·
ἕλκος δ' ἰητὴρ ἐπιμάσσεται, ἠδ' ἐπιθήσει
φάρμαχ', ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων·
ἦ, καὶ ταλθύβιον θεῖον κήρυκα προσηύδα·
ταλθύβι', ὅττι τάχιστα μαχάονα δεῦρο κάλεσσον
φῶτ', ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,
ὄφρα ἴδῃ μενέλαον ἀρήϊον, ἀρχὸν ἀχαιῶν,
ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων εὖ εἰδὼς,
τρώων, ἢ λυκίων· τῷ μὲν κλέος· ἄμμι δὲ, πένθος.
Ὣς ἔφατ', οὐδ' ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας·
βῆ δ' ἰέναι κατὰ λαὸν ἀχαιῶν χαλκοχιτώνων,
παπταίνων ἥρωα μαχάονα· τὸν δ' ἐνόησεν
ἑσταότ'· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
λαῶν, οἵ οἱ ἕποντο τρίκης ἐξ ἱπποβότοιο·
ἀγχοῦ δ' ἱστάμενος, ἔπεα πτερόεντα προσηύδα·

ὄρσ' ἀσκληπιάδη· καλέει κρείων ἀγαμέμνων,
ὄφρα ἴδῃς μενέλαον ἀρήϊον ἀτρέος υἱόν,
ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων εὖ εἰδὼς,
τρώων, ἢ λυκίων· τῷ μὲν, κλέος· ἄμμι δὲ, πένθος·
ὣς φάτο· τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
βὰν δ' ἰέναι καθ' ὅμιλον ἀνὰ στρατὸν εὐρὺν ἀχαιῶν·
ἀλλ' ὅτε δή ῥ' ἵκανον ὅθι ξανθὸς μενέλαος
βλήμενος ἦν, περὶ δ' αὐτὸν ἀγηγέραθ' ὅσσοι ἄριστοι
κυκλόσ', ὁ δ' ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,
αὐτίκα δ' ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·
τοῦ δ' ἐξελκομένοιο, πάλιν ἄγεν ὀξέες ὄγκοι·
λῦσε δέ οἱ ζωστῆρα παναίολον, ἠδ' ὑπένερθε
ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες·
αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ' ἔμπεσε πικρὸς ὀϊστὸς,
αἷμ' ἐκ μυζήσας, ἐπ' ἄρ' ἤπια φάρμακα εἰδὼς,
πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε χείρων·
ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν μενέλαον,
τόφρα δ' ἐπὶ τρώων στίχες ἤλυθον ἀσπιστάων·
οἱ δ' αὖτις κατὰ τεύχε' ἔδυν, μνήσαντο δὲ χάρμης·
ἔνθ' οὐκ ἂν βρίζοντα ἴδοις ἀγαμέμνονα δῖον,
οὐδὲ καταπτώσσοντ', οὐδ' οὐκ ἐθέλοντα μάχεσθαι·
ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν·
ἵππους μὲν γὰρ ἔασε, καὶ ἅρματα ποικίλα χαλκῷ·
καὶ τοὺς μὲν θεράπων ἀπάνευθ' ἔχε φυσιόωντας
εὐρυμέδων, υἱὸς πτολεμαίου πειραΐδαο·
τῷ μάλα πόλλ' ἐπέτελλε παρισχέμεν, ὁππότε κέν μιν
γυῖα λάβῃ κάματος πολέας διακοιρανέοντα·
αὐτὰρ ὁ πεζὸς ἐὼν, ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
καὶ ῥ' οὓς μὲν σπεύδοντας ἴδοι δαναῶν ταχυπώλων,
τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·

ἀργεῖοι, μήπωτι μεθίετε θούριδος ἀλκῆς·
οὐ γὰρ ἐπὶ ψεύδεσσι πατὴρ Ζεὺς ἔσσετ' ἀρωγός·
ἀλλ' οἵπερ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο,
τῶν, ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται·
ἡμεῖς δ' αὖτ' ἀλόχους τε φίλας, καὶ νήπια τέκνα,
ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν·
οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,
τοὺς, μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·
Ἀργεῖοι ἰόμωροι, ἐλεγχέες, οὔνυ σέβεσθε;
τίφθ' οὕτως ἔστητε τεθηπότες, ἠΰτε νεβροί;
αἵ τ' ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι,
ἑστᾶσ', οὐδ' ἄρα τίς σφι μετὰ φρεσὶ γίνεται ἀλκή·
ὣς ὑμεῖς ἔστητε τεθηπότες, οὐδὲ μάχεσθε·
ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν, ἔνθά τε νῆες
εἰρύατ' εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
ὄφρα ἴδητ' αἴ κ' ὔμμιν ὑπέσχῃ χεῖρα κρονίων;
Ὣς ῥ' ὅγε κοιρανέων, ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
ἦλθε δ' ἐπὶ κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
οἱ δ' ἀμφ' ἰδομενῆα δαΐφρονα θωρήσσοντο·
ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ ἴκελος ἀλκήν·
μηριόνης δ' ἄρα οἱ πυμάτας ὤτρυνε φάλαγγας·
τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν ἀγαμέμνων·
αὐτίκα δ' ἰδομενῆα προσηύδα μειλιχίοισιν·
Ἰδομενεῦ, πέρι μέν σε τίω δαναῶν ταχυπώλων,
ἠμὲν ἐνὶ πτολέμῳ, ἠδ' ἀλλοίῳ ἐπὶ ἔργῳ,
ἠδ' ἐν δαίθ', ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον
ἀργείων οἱ ἄριστοι ἐνὶ κρητῆρσι κέρωνται·
εἴπερ γάρ τ' ἄλλοι γε κάρη κομόωντες ἀχαιοὶ
δαιτρὸν πίνωσιν· σὸν δὲ πλεῖον δέπας αἰεὶ
ἕστηχ' ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι·

ἀλλ' ὄρσευ πόλεμόνδ', οἷος πάρος εὔχεαι εἶναι.
Τὸν δ' αὖτ' ἰδομενεὺς κρητῶν ἀγὸς, ἀντίον ηὔδα·
ἀτρείδη, μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος
ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην, καὶ κατένευσα·
ἀλλ' ἄλλους ὄτρυνε καρηκομόωντας ἀχαιούς·
ὄφρα τάχιστα μαχώμεθ', ἐπεὶ σύν γ' ὅρκι' ἔχευαν
τρῶες· τοῖσιν δ' αὖ θάνατος, καὶ κήδε' ὀπίσσω
ἔσσετ', ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.
Ὣς ἔφατ'· ἀτρείδης δὲ παρῴχετο γηθόσυνος κῆρ·
ἦλθε δ' ἐπ' αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
τὼ δὲ, κορυσσέσθην· ἅμα δὲ νέφος εἵπετο πεζῶν·
ὡς δ' ὅτ' ἀπὸ σκοπιῆς εἶδε νέφος αἰπόλος ἀνὴρ
ἐρχόμενον κατὰ πόντον ὑπὸ ζεφύροιο ἰωῆς,
τῷ, δέ τ' ἄνευθεν ἐόντι, μελάντερον ἠΰτε πίσσα
φαίνετ' ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,
ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα,
τοῖαι ἅμ' αἰάντεσσι ἀρηϊθόων αἰζηῶν
δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
κυάνεαι, σάκεσίν τε, καὶ ἔγχεσι πεφρικυῖαι.
καὶ τοὺς, μὲν γήθησεν ἰδὼν κρείων ἀγαμέμνων·
καί σφεας φωνήσας, ἔπεα πτερόεντα προσηύδα·
Αἴαντ' ἀργείων ἡγήτορε χαλκοχιτώνων,
σφῶϊ μὲν, οὐ γὰρ ἔοικ', ὀτρυνέμεν οὔ τι κελεύω·
αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.
αἲ γὰρ Ζεῦ τε πάτερ, καὶ ἀθηναίη, καὶ ἄπολλον,
τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·
τῷ κε τάχ' ἠμύσειε πόλις πριάμοιο ἄνακτος
χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε, περθομένη τε.
Ὣς εἰπὼν, τοὺς, μὲν λίπεν αὐτοῦ· βῆ δὲ μετ' ἄλλους·
ἔνθ' ὅ γε Νέστορ' ἔτετμε λιγὺν πυλίων ἀγορητὴν,

οὓς ἑτάρους στέλλοντα, καὶ ὀτρύνοντα μάχεσθαι.
ἀμφὶ μέγαν πελάγοντα, ἀλάστορά τε, χρόμιόν τε,
αἵμονά τε κρείοντα, βίαντά τε ποιμένα λαῶν,
ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν, καὶ ὄχεσφι·
πεζοὺς δ' ἐξόπιθεν στῆσεν πολέας τε, καὶ ἐσθλοὺς,
ἕρκος ἔμεν πολέμοιο· κακοὺς δ' ἐς μέσον ἔλασεν,
ὄφρα καὶ οὐκ ἐθέλων τις, ἀναγκαίῃ πολεμίζῃ.
ἱππεῦσιν μὲν πρῶτ' ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει
σφοὺς ἵππους ἐχέμεν· μηδὲ κλονέεσθαι ὁμίλῳ·
μηδέ τις ἱπποσύνῃ τε, καὶ ἠνορέηφι πεποιθὼς,
οἶος πρόσθ' ἄλλων μεμάτω τρώεσι μάχεσθαι,
μήδ' ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.
ὃς δέ κ' ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ' ἅρμαθ' ἵκηται,
ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτως.
ὧδε καὶ οἱ πρότεροι πόλεας, καὶ τείχε' ἐπόρθουν·
τόνδε νόον, καὶ θυμὸν ἐνὶ στήθεσιν ἔχοντες.
ὣς ὁ γέρων ὤτρυνε πάλαι πολέμων εὖ εἰδώς.
καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων ἀγαμέμνων·
καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα.
Ὦ γέρον, εἴθ' ὡς θυμὸς ἐνὶ στήθεσι φίλοισιν,
ὥς τοι γούναθ' ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·
ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὤφελέν τις
ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.
τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα Νέστωρ·
ἀτρείδη· μάλα μέν κεν ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
ὣς ἔμεν, ὡς ὅτε δῖον ἐρευθαλίωνα κατέκταν·
» ἀλλ' οὔπως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν·
εἰ τότε κοῦρος ἔα, νῦν αὖτέ με γῆρας ἱκάνει·
ἀλλὰ καὶ ὣς, ἱππεῦσι μετέσομαι, ἠδὲ κελεύσω
βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.

αἰχμὰς δ' αἰχμάσουσι νεώτεροι, οἵπερ ἐμεῖο
ὁπλότεροι γεγάασι, πεποίθασίν τε βίηφι·
Ὣς ἔφατ'· ἀτρείδης δὲ παρῴχετο γηθόσυνος κῆρ·
εὗρ' υἱὸν πετεῶο μενεσθῆα πλήξιππον
ἑσταότ'· ἀμφὶ δ' ἀθηναῖοι, μήστωρες ἀϋτῆς·
αὐτὰρ ὁ, πλησίον ἑστήκει πολύμητις ὀδυσσεύς·
πὰρ δὲ, κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ
ἕστασαν· οὐ γάρ πω σφιν ἀκούετο λαὸς ἀϋτῆς,
ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
τρώων θ' ἱπποδάμων, καὶ ἀχαιῶν· οἱ δὲ, μένοντες,
ἕστασαν, ὁππότε πύργος ἀχαιῶν ἄλλος ἐπελθὼν
τρώων ὁρμήσειε, καὶ ἄρξειαν πολέμοιο·
τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν ἀγαμέμνων·
καί σφεας φωνήσας, ἔπεα πτερόεντα προσηύδα·
ὦ υἱὲ πετεῶο διοτρεφέος βασιλῆος,
καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον·
τίπτε καταπτώσσοντες, ἀφέστατε, μίμνετε δ' ἄλλους
σφῶϊν μέν τ' ἐπέοικε μετὰ πρώτοισιν ἐόντας·
ἑστάμεν, ἠδὲ μάχης καυστειρῆς ἀντιβολῆσαι·
πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,
ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζοιμεν ἀχαιοί,
ἔνθα φίλ' ὀπταλέα κρέα ἔδμεναι, ἠδὲ κύπελλα
οἴνου πινέμεναι μελιηδέος, ὄφρ' ἐθέλητον·
νῦν δὲ φίλως χ' ὁρόωτε, καὶ εἰ δέκα πύργοι ἀχαιῶν
ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ·
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν, προσέφη πολύμητις ὀδυσσεύς·
ἀτρείδη, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
πῶς δὴ φῂς πολέμοιο μεθιέμεν· ὁππότ' ἀχαιοὶ
τρωσὶν ἐφ' ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν ἄρηα;
ὄψεαι ἢν ἐθέλησθα, καὶ αἴ κέν τοι τὰ μεμήλῃ,

Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
τρώων ἱπποδάμων· σὺ δὲ ταῦτ᾽ ἀνεμώλια βάζεις.
Τὸν δ᾽ ἐπιμειδήσας προσέφη κρείων ἀγαμέμνων,
ὡς γνῶ χωομένοιο· πάλιν δ᾽ ὅγε λάζετο μῦθον.
διογενὲς λαερτιάδη πολυμήχαν᾽ ὀδυσσεῦ,
οὔτέ σε νεικείω περιώσιον, οὔτε κελεύω·
οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
ἤπια δήνεα οἶδε, τὰ γὰρ φρονέεις, ἅτ᾽ ἐγώ περ.
ἀλλ᾽ ἴθι. ταῦτα δ᾽ ὄπισθεν ἀρεσσόμεθ᾽, εἴ τι κακὸν νῦν
εἴρηται. τὰ δὲ πάντα θεοὶ μεταμώλια θεῖεν.
Ὣς εἰπὼν, τοὺς μὲν λίπεν αὐτοῦ. βῆ δὲ μετ᾽ ἄλλους.
εὗρε δὲ τυδέος υἱὸν ὑπέρθυμον διομήδεα,
ἑσταότ᾽ ἔν θ᾽ ἵπποισι, καὶ ἅρμασι κολλητοῖσι.
πὰρ δέ οἱ ἑστήκει σθένελος καπανήϊος υἱός.
καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων ἀγαμέμνων.
καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα.
ὤ μοι τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο
τί πτώσσεις; τί δ᾽ ὀπιπεύεις πολέμοιο γεφύρας;
οὐ μὲν τυδέϊ γ᾽ ὧδε φίλον πτωσκαζέμεν ἦεν,
ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι
ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον. οὐ γὰρ ἔγωγε
ἤντησ᾽, οὐδὲ ἴδον· περὶ δ᾽ ἄλλων φασὶ γενέσθαι.
ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε μυκήνας
ξεῖνος, ἅμ᾽ ἀντιθέῳ πολυνείκεϊ λαὸν ἀγείρων,
οἵ ῥα τότ᾽ ἐστρατόωνθ᾽ ἱερὰ πρὸς τείχεα θήβης.
καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους.
οἱ δ᾽ ἔθελον δόμεναι, καὶ ἐπῄνεον ὡς ἐκέλευον.
ἀλλὰ ζεὺς ἔτρεψε, παραίσια σήματα φαίνων.
οἱ δ᾽ ἐπεὶ οὖν ᾤχοντο, ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,
ἀσωπὸν δ᾽ ἵκοντο βαθύσχοινον λεχεποίην·

ἔνθ' αὖτ' ἀγγελίην ἐπὶ τυδῆ στεῖλαν ἀχαιοί·
αὐτὰρ ὁ βῆ· πολέας δὲ κιχήσατο καδμείωνας
δαινυμένους κατὰ δῶμα βίης ἐτεοκληείης·
ἔνθ' οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα τυδεὺς,
τάρβει μοῦνος ἐὼν πολέσι μετὰ καδμείοισιν·
ἀλλ' ὅ γ' ἀεθλεύειν προκαλίζετο· πάντα δ' ἐνίκα
ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν ἀθήνη·
οἱ δὲ, χολωσάμενοι καδμεῖοι κέντορες ἵππων,
ἂψ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες
κούρους πεντήκοντα· δύω δ' ἡγήτορες ἦσαν,
μαίων αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,
υἱός τ' αὐτοφόνοιο μενεπτόλεμος λυκοφόντης·
τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·
πάντας ἔπεφν'· ἕνα δ' οἶον ἵει οἶκον δὲ νέεσθαι·
μαίον' ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας·
τοῖος ἔην τυδεὺς αἰτώλιος· ἀλλὰ τὸν υἱὸν
γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τ' ἀμείνω·
Ὣς φάτο· τὸν δ' οὔτι προσέφη κρατερὸς διομήδης,
αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·
τὸν δ' υἱὸς καπανῆος ἀμείψατο κυδαλίμοιο·
ἀτρεΐδη, μὴ ψεύδε', ἐπιστάμενος σάφα εἰπεῖν·
ἡμεῖς τοι πατέρων μέγ' ἀμείνονες εὐχόμεθ' εἶναι·
ἡμεῖς καὶ θήβης ἕδος εἵλομεν ἑπταπύλοιο,
παυρότερον λαὸν ἀγαγόνθ' ὑπὸ τεῖχος ἄρειον,
πειθόμενοι τεράεσσι θεῶν, καὶ Ζηνὸς ἀρωγῇ·
κεῖνοι δὲ, σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·
τῶ, μή μοι πατέρας ποθ' ὁμοίῃ ἔνθεο τιμῇ·
τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν, προσέφη κρατερὸς διομήδης·
τέττα, σιωπῇ ἧσο· ἐμῷ δ' ἐπιπείθεο μύθῳ·
οὐ γὰρ ἐγὼ νεμεσῶ ἀγαμέμνονι ποιμένι λαῶν,

ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας ἀχαιούς·
τούτῳ μὲν γὰρ κῦδος ἅμ' ἕψεται, εἴ κεν ἀχαιοὶ
τρῶας δηώσωσιν, ἕλωσί τε ἴλιον ἱρήν·
τούτῳ δ' αὖ μέγα πένθος, ἀχαιῶν δηωθέντων·
ἀλλ' ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς·
ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
δεινὸν δ' ἔβραχε χαλκὸς ἐπὶ στήθεσιν ἄνακτος
ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν·
Ὡς δ' ὅτ' ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης,
ὄρνυτ' ἐπασσύτερον ζεφύρου ὑποκινήσαντος,
πόντῳ μὲν τὰ πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
χέρσῳ ῥηγνύμενον, μεγάλα βρέμει, ἀμφὶ δέ τ' ἄκρας
κυρτὸν ἐὸν, κορυφοῦται· ἀποπτύει δ' ἁλὸς ἄχνην,
Ὣς τότ' ἐπασσύτεραι δαναῶν κίνυντο φάλαγγες,
νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος
ἡγεμόνων· οἱ δ' ἄλλοι, ἀκὴν ἴσαν· οὐδέ κε φαίης
τόσσον λαὸν ἕπεσθαι, ἔχοντ' ἐν στήθεσιν αὐδήν,
σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι
τεύχεα ποικίλ' ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο·
τρῶες δ' ὥς τ' ὄϊες πολυπάμμονος ἀνδρὸς ἐν αὐλῇ
μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκόν,
ἀζηχὲς μεμακυῖαι, ἀκούουσαι ὄπα ἀρνῶν,
ὣς τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·
οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος· οὐδ' ἴα γῆρυς,
ἀλλὰ γλῶσσ' ἐμέμικτο· πολύκλητοι δ' ἔσαν ἄνδρες·
ὦρσε δὲ τοὺς μὲν ἄρης· τοὺς δὲ γλαυκῶπις ἀθήνη,
δεῖμός τ', ἠδὲ φόβος, καὶ ἔρις ἄμοτον μεμαυῖα
ἄρεος ἀνδροφόνοιο κασιγνήτη, ἑτάρη τε,
ἥ τ' ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα,
οὐρανῷ ἐστήριξε κάρη, καὶ ἐπὶ χθονὶ βαίνει,

ἥ σφιν καὶ τότε νεῖκος ὁμοίιον ἔμβαλε μέσσῳ,
ἐρχομένη καθ' ὅμιλον, ὀφέλλουσα στόνον ἀνδρῶν.
οἱ δ' ὅτε δή ῥ' ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
σύν ῥ' ἔβαλον ῥινούς, σὺν δ' ἔγχεα, καὶ μένε' ἀνδρῶν
χαλκεοθωρήκων. ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
ἔπληντ' ἀλλήλῃσι, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.
ἔνθα δ' ἅμ' οἰμωγή τε, καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.
ὀλλύντων τε, καὶ ὀλλυμένων. ῥέε δ' αἵματι γαῖα.
ὡς δ' ὅτε χείμαρροι ποταμοὶ κατ' ὄρεσφι ῥέοντες
ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,
τῶν, δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν,
ὣς τῶν, μισγομένων, γένετ' ἰαχή τε, φόβος τε.
πρῶτος δ' ἀντίλοχος τρώων ἕλεν ἄνδρα κορυστὴν
ἐσθλὸν ἐνὶ προμάχοισι θαλυσιάδην ἐχέπωλον,
τόν ῥ' ἔβαλεν πρῶτος κόρυθος φάλον ἱπποδασείης.
ἐν δὲ μετώπῳ πῆξε. πέρησε δ' ἄρ' ὀστέον εἴσω
αἰχμὴ χαλκείη. τὸν δὲ σκότος ὄσσ' ἐκάλυψεν.
ἤριπε δ' ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
τὸν, δὲ πεσόντα ποδῶν ἔλαβε κρείων ἐλεφήνωρ
χαλκωδοντιάδης, μεγαθύμων ἀρχὸς ἀβάντων.
ἕλκε δ' ὑπ' ἐκ βελέων λελιημένος, ὄφρα τάχιστα
τεύχεα συλήσειε. μίνυνθα δέ οἱ γένεθ' ὁρμή.
νεκρὸν γάρ ῥ' ἐρύοντα ἰδὼν μεγάθυμος ἀγήνωρ,
πλευρὰ, τὰ, οἱ κύψαντι παρ' ἀσπίδος, ἐξεφαάνθη
οὔτησε ξυστῷ χαλκήρει. λῦσε δὲ γυῖα.
ὣς τὸν μὲν λίπε θυμός: ἐπ' αὐτῷ δ' ἔργον ἐτύχθη
ἀργαλέον τρώων, καὶ ἀχαιῶν, οἱ δὲ, λύκοι ὣς,
ἀλλήλοις ἐπόρουσαν. ἀνὴρ δ' ἄνδρ' ἐδνοπάλιζεν.
ἔνθ' ἔβαλ' ἀνθεμίωνος υἱὸν τελαμώνιος αἴας

ἠΐθεον, θαλερὸν, σιμοείσιον, ὅν ποτε μήτηρ
ἴδηθεν κατιοῦσα, παρ' ὄχθησιν σιμόεντος
γείνατ', ἐπεί ῥα τοκεῦσιν ἅμ' ἕσπετο μῆλα ἰδέσθαι·
τοὔνεκά μιν κάλεον σιμοείσιον, οὐδὲ τοκεῦσι
θρέπτρα φίλοις ἀπέδωκε. μινυνθάδιος δέ οἱ αἰὼν
ἔπλεθ', ὑπ' αἴαντος μεγαθύμου δουρὶ δαμέντι·
πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος, παρὰ μαζὸν
δεξιὸν ἀντικρὺ δὲ δι' ὤμου χάλκεον ἔγχος
ἦλθεν. ὃ δ' ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὥς,
ἥ ῥά τ' ἐν ἑαμενῇ ἕλεος μεγάλοιο πεφύκῃ
λείη ἀτάρ τέ οἱ ὄζοι ἐπ' ἀκροτάτῃ πεφύασιν
τὴν μέν θ' ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ
ἐξέταμ', ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ,
ἡ μέν τ' ἀζομένη κεῖται ποταμοῖο παρ' ὄχθας,
τοῖον ἄρ' ἀνθεμίδην σιμοείσιον ἐξενάριξεν
αἴας διογενής. τοῦ δ' ἄντιφος αἰολοθώρηξ,
πριαμίδης καθ' ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί·
τοῦ, μὲν ἅμαρθ'. ὁ δὲ, λεῦκον ὀδυσσέος ἐσθλὸν ἑταῖρον
βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσ' ἐρύοντα.
ἤριπε δ' ἀμφ' αὐτῷ. νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
τοῦ δ' ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη.
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ·
στῆ δὲ μάλ' ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ,
ἀμφὶ ἑ παπτήνας. ὑπὸ δὲ τρῶες κεκάδοντο
ἀνδρὸς ἀκοντίσαντος· ὁ δ' οὐχ ἅλιον βέλος ἧκεν,
ἀλλ' υἱὸν πριάμοιο νόθον βάλε δημοκόωντα,
ὅς οἱ ἀβυδόθεν ἦλθε παρ' ἵππων ὠκειάων·
τόν ῥ' ὀδυσεὺς ἑτάροιο χολωσάμενος, βάλε δουρί.
κόρσην. ἡ δ' ἑτέροιο διὰ κροτάφοιο πέρησεν
αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσ' ἐκάλυψε.

δούπησεν δὲ πεσών, ἀράβησε δὲ τάχε' ἐπ' αὐτῷ·
χώρησαν δ' ὑπό τε πρόμαχοι, καὶ φαίδιμος ἕκτωρ·
ἀργεῖοι δὲ μέγ' ἴαχον· ἐρύσαντο δὲ νεκρούς·
ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δ' ἀπόλλων
περγάμου ἐκκατιδών· τρώεσσι δὲ κέκλετ' ἀΰσας·
ὄρνυσθ' ἱππόδαμοι τρῶες, μὴ δ' εἴκετε χάρμης
ἀργείοις· ἐπεὶ οὔ σφι λίθος χρὼς, οὐδὲ σίδηρος,
χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·
οὐ μὰν οὐδ' ἀχιλεὺς θέτιδος πάϊς ἠϋκόμοιο,
μάρναται, ἀλλ' ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει·
Ὣς φάτ' ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ ἀχαιοὺς
ὦρσε Διὸς θυγάτηρ κυδίστη τριτογένεια,
ἐρχομένη καθ' ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο·
ἔνθ' ἀμαρυγκείδην Διώρεα μοῖρ' ἐπέδησε·
χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
κνήμην δεξιτερήν· βάλε δὲ θρῃκῶν ἀγὸς ἀνδρῶν,
πείρως ἰμβρασίδης, ὃς ἄρ' αἰνόθεν εἰληλούθει·
ἀμφοτέρω δὲ τένοντε, καὶ ὀστέα λᾶας ἀναιδὴς
ἄχρις ἀπηλοίησεν· ὃ δ' ὕπτιος ἐν κονίῃσι
κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας,
θυμὸν ἀποπνείων· ὃ δ' ἐπέδραμεν, ὅς ῥ' ἔβαλέν περ
πείρως· οὖτα δὲ δουρὶ παρ' ὀμφαλόν· ἐκ δ' ἄρα πᾶσαι
χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσ' ἐκάλυψε·
τὸν δὲ θόας αἰτωλὸς ἐπεσσύμενον βάλε δουρὶ
στέρνον ὑπὲρ μαζοῖο· πάγη δ' ἐν πνεύμονι χαλκός·
ἀγχίμολον δέ οἱ ἦλθε θόας· ἐκ δ' ὄβριμον ἔγχος
ἐσπάσατο στέρνοιο· ἐρύσσατο δὲ ξίφος ὀξύ.
τῷ ὅγε γαστέρα τύψε μέσην, ἐκ δ' αἴνυτο θυμόν·
τεύχεα δ' οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι,
θρήϊκες ἀκρόκομοι, δολίχ' ἔγχεα χερσὶν ἔχοντες,

οἵ ἑ μέγαν περ ἐόντα, καὶ ἴφθιμον, καὶ ἀγαυὸν,
ὦσαν ἀπὸ σφέων· ὁ δὲ, χασσάμενος, πελεμίχθη·
ὣς τώγ' ἐν κονίῃσι παρ' ἀλλήλοισι τετάσθην·
ἤτοι ὁ μὲν, θρῃκῶν, ὁ δ' ἐπειῶν χαλκοχιτώνων,
ἡγεμόνες· πολλοὶ δὲ περικτείνοντο καὶ ἄλλοι·
ἔνθα κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών·
ὅς τις ἔτ' ἄβλητος, καὶ ἀνούτατος ὀξέϊ χαλκῷ,
δινεύοι κατὰ μέσον, ἄγοι δέ ἑ παλλὰς ἀθήνη
χειρὸς ἑλοῦσ'· αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·
πολλοὶ γὰρ τρώων, καὶ ἀχαιῶν ἤματι κείνῳ,
πρηνέες ἐν κονίῃσι παρ' ἀλλήλοισι τέταντο·

ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Ε΄. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Διομήδης ἀθηνᾶς αὐτῷ ἀντιλαμβανομένης, ἀριστεύει, καὶ πολλοὺς ἀναιρεῖ τῶν πολεμίων· τιτρώσκει δὲ ἀφροδίτην κατὰ τῆς χειρὸς, καὶ ἄρεα κατὰ τοῦ κενεῶνος· αἰνείαν δὲ ὑπ᾽ αὐτοῦ πληγέντα λίθῳ, ἀπόλλων διασώζει· τληπόλεμος δὲ, ὑπὸ σαρπηδόνος ἀναιρεῖται· τῷ δὲ ἄρει Ζεὺς ἐπιπλήττει· ἰᾶται δὲ αὐτὸν παιήων ὁ τῶν θεῶν ἰατρός.

ΙΛΙΑΔΟΣ. Ε΄. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Εἶ βάλλει Κυθέρειαν, ἄρηά τε τυδέος υἱός.

Ἔνθ' αὖ τυδείδῃ Διομήδεϊ
παλλὰς ἀθήνη
δῶκε μένος, καὶ θάρσος, ἵν'
ἔκδηλος μετὰ πᾶσιν
ἀργείοισι γένοιτο, ἰδὲ κλέος ἐσθλὸν ἄροιτο.
δαῖέ οἱ ἐκ κόρυθός τε, καὶ ἀσπίδος ἀκάματον πῦρ,
ἀστέρ' ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα
λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο.
τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε, καὶ ὤμων·
ὦρσε δέ μιν κατὰ μέσον, ὅθι πλεῖστοι κλονέοντο.
ἦν δέ τις ἐν τρώεσσι Δάρης, ἀφνειὸς, ἀμύμων,
ἱρεὺς ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην,
φηγεὺς, ἰδαῖός τε, μάχης εὖ εἰδότε πάσης·
τὼ οἱ ἀποκρινθέντε, ἐναντίω ὁρμηθήτην,
τὼ μὲν, ἀφ' ἵπποιϊν· ὁ δ' ἀπὸ χθονὸς ὤρνυτο πεζός·
οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·
τυδείδεω δ' ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ' ἀκωκὴ
ἔγχεος, οὐδ' ἔβαλ' αὐτόν· ὁ δ' ὕστερος ὤρνυτο χαλκῷ
τυδείδης· τοῦ δ' οὐχ ἅλιον βέλος ἔκφυγε χειρὸς,
ἀλλ' ἔβαλε στῆθος μεταμάζιον· ὦσε δ' ἀφ' ἵππων·
ἰδαῖος δ' ἀπόρουσε λιπὼν περικαλλέα δίφρον·
οὐδ' ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·
οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
ἀλλ' ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,

ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
ἵππους δ' ἐξελάσας μεγαθύμου τυδέος υἱὸς,
δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε δάρητος,
τὸν μὲν, ἀλευάμενον, τὸν δὲ, κτάμενον παρ' ὄχεσφιν,
πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις ἀθήνη
χειρὸς ἑλοῦσ', ἐπέεσσι προσηύδα θοῦρον ἄρηα·
ἆρες, ἄρες βροτολοιγὲ, μιαιφόνε. τειχεσιπλῆτα,
οὐκ ἂν δὴ τρῶας μὲν ἐάσαιμεν, καὶ ἀχαιοὺς
μάρνασθ', ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ
νῶϊ δὲ χαζώμεσθα, Διὸς δ' ἀλεώμεθα μῆνιν;
Ὣς εἰποῦσα, μάχης ἐξήγαγε θοῦρον ἄρηα.
τὸν μὲν ἔπειτα καθεῖσεν ἐπ' ἠϊόεντι σκαμάνδρῳ.
τρῶας δ' ἔκλιναν δαναοί· ἕλε δ' ἄνδρα ἕκαστος
ἡγεμόνων. πρῶτος δὲ ἄναξ ἀνδρῶν ἀγαμέμνων
ἀρχὸν ἀλιζώνων ὀδίον μέγαν ἔκβαλε δίφρου.
πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
ὤμων μεσσηγύς. διὰ δὲ στήθεσφιν ἔλασσε.
δούπησεν δὲ πεσὼν, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.
ἰδομενεὺς δ' ἄρα φαῖστον ἐνήρατο μῄονος υἱὸν
βώρου, ὃς ἐκ τάρνης ἐριβώλακος εἰληλούθει.
τὸν μὲν, ἄρ' ἰδομενεὺς δουρικλυτὸς, ἔγχεϊ μακρῷ
νύξ' ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον.
ἤριπε δ' ἐξ ὀχέων. στυγερὸς δ' ἄρα μιν σκότος εἷλε.
τὸν μὲν, ἄρ' ἰδομενῆος ἐσύλευον θεράποντες.
υἱὸν δὲ στροφίοιο σκαμάνδριον, αἵμονα θήρης,
ἀτρείδης μενέλαος ἕλ' ἔγχεϊ ὀξυόεντι,
ἐσθλὸν θηρητῆρα. δίδαξε γὰρ ἄρτεμις αὐτὴ
βάλλειν ἄγρια πάντα, τά, τε τρέφει οὔρεσιν ὕλη.
ἀλλ' οὔ οἱ τότε γε χραῖσμ' ἄρτεμις ἰοχέαιρα,

οὐδὲ

οὐδ' ἑκηβολίαι, ᾗσιν τὸ πρίν γ' ἐκέκαστο·
ἀλλά μιν ἀτρείδης δουρικλυτὸς μενέλαος
πρόσθεν ἕθεν φεύγοντα, μετάφρενον οὔτασε δουρὶ
ὤμων μεσσηγύς· διὰ δὲ στήθεσφιν ἔλασσεν.
ἤριπε δὲ πρηνὴς, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.
Μηριόνης δὲ, φέρεκλον ἐνήρατο τέκτονος υἱόν.
ἁρμονίδεω· ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα
τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο παλλὰς ἀθήνη.
ὃς καὶ ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας
ἀρχεκάκους, αἳ πᾶσι κακὸν τρώεσσι γένοντο,
οἷ τ' αὐτῷ ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδη
τὸν μὲν μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων,
βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἡ δὲ διαπρὸ
ἀντικρὺ κατὰ κύστιν ὑπ' ὀστέον ἤλυθ' ἀκωκή·
γνὺξ δ' ἔριπ' οἰμώξας. θάνατος δέ μιν ἀμφεκάλυψεν
πήδαιον δ' ἄρ ἔπεφνε μέγης ἀντήνορος υἱὸν
ὅς ῥα νόθος μὲν ἔην· πύκα δ' ἔτρεφε δῖα θεανὼ
ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.
τὸν μὲν φυλείδης δουρικλυτὸς ἐγγύθεν ἐλθὼν,
βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί.
ἀντικρὺ δ' ἀνοδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·
ἤριπε δ' ἐν κονίῃ· ψυχρὸν δ' ἕλε χαλκὸν ὀδοῦσιν.
Εὐρύπυλος δ' εὐαιμονίδης ὑψήνορα δῖον,
υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα σκαμάνδρου
ἀρητὴρ ἐτέτυκτο· θεὸς δ' ὡς τίετο δήμῳ.
τὸν μὲν ἄρ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός.
πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασ' ὦμον
φασγάνῳ ἀΐξας, ἀπὸ δ' ἔξεσε χεῖρα βαρεῖαν.
αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε. τὸν δὲ κατ' ὄσσε
ἔλλαβε πορφύρεος θάνατος, καὶ μοῖρα κραταιή·

ὣς οἱ μὲν, πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
τυδεΐδην δ' οὐκ ἂν γνοίης ποτέροισι μετείη·
ἠὲ μετὰ τρώεσσιν ὁμιλέοι, ἢ μετ' ἀχαιοῖς·
θῦνε γὰρ ἀμπεδίον ποταμῷ πλήθοντι ἐοικὼς
χειμάῤῥῳ, ὅς τ' ὦκα ῥέων ἐκέδασε γεφύρας·
τὸν δ' οὔτ' ἄρ τε γέφυραι ἐργμέναι ἰσχανόωσιν,
οὔτ' ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων·
ἐλθόντ' ἐξαπίνης, ὅτ' ἐπιβρίσῃ Διὸς ὄμβρος·
πολλὰ δ' ὑπ' αὐτοῦ ἔργα κατήριπε κάλ' αἰζηῶν·
ὣς ὑπὸ τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες
τρώων· οὐδ' ἄρα μιν μίμνον πολέες περ ἐόντες.
τὸν δ' ὡς οὖν ἐνόησε λυκάονος ἀγλαὸς υἱὸς
θύνοντ' ἀμπεδίον, πρὸ ἕθεν κλονέοντα φάλαγγας,
αἶψ' ἐπὶ τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,
καὶ βάλ' ἐπαΐσσοντα, τυχὼν κατὰ δεξιὸν ὦμον
θώρηκος γύαλον· διὰ δ' ἔπτατο πικρὸς ὀϊστὸς·
ἀντικρὺ δὲ διέσχε· παλάσσετο δ' αἵματι θώρηξ·
τῷ δ' ἐπὶ μακρὸν ἄϋσε λυκάονος ἀγλαὸς υἱός·
ὄρνυσθε τρῶες μεγάθυμοι κέντορες ἵππων·
βέβληται γὰρ ἄριστος ἀχαιῶν, οὐδέ ἑ φημὶ
δηθ' ἀνασχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με
ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον λυκίηθεν.
Ὣς ἔφατ' εὐχόμενος· τὸν δ' οὐ βέλος ὠκὺ δάμασεν·
ἀλλ' ἀναχωρήσας, πρόσθ' ἵπποιιν, καὶ ὄχεσφιν,
ἔστη· καὶ σθένελον προσέφη καπανῆος υἱόν.
ὄρσεο πέπον καπανηϊάδη, καταβήσεο δίφρου,
ὄφρα μοι ἐξ ὤμοιο ἐρύσῃς πικρὸν ὀϊστόν.
Ὣς ἄρ' ἔφη. σθένελος δὲ καθ' ἵππων ἆλτο χαμᾶζε.
πὰρ δὲ στὰς, βέλος ὠκὺ διαμπερὲς ἐξέρυσ' ὤμου·
αἷμα δ' ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος·

δὴ τότ' ἔπειτ' ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
Κλῦθί μοι αἰγιόχοιο Διὸς τέκος ἀτρυτώνη,
εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
δηΐῳ ἐν πολέμῳ, νῦν αὖτ' ἐμὲ φῖλαι ἀθήνη·
δὸς δέ τε μ' ἄνδρα ἑλεῖν, καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν,
ὅς μ' ἔβαλε φθάμενος, καὶ ἐπεύχεται· οὐδέ μέ φησι
δηρὸν ἔτ' ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο·
Ὣς ἔφατ' εὐχόμενος· τοῦ δ' ἔκλυε παλλὰς ἀθήνη·
γυῖα δ' ἔθηκεν ἐλαφρὰ, πόδας, καὶ χεῖρας ὕπερθεν.
ἀγχοῦ δ' ἱσταμένη, ἔπεα πτερόεντα προσηύδα·
θαρσῶν νῦν Διόμηδες, ἐπὶ τρώεσσι μάχεσθαι·
ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα
ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα τυδεύς·
ἀχλὺν δ' αὖ τοι ἀπ' ὀφθαλμῶν ἕλον, ἣ πρὶν ἐπῆεν,
ὄφρ' εὖ γινώσκῃς ἠμὲν θεὸν, ἠδὲ καὶ ἄνδρα·
τῷ, νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδ' ἵκηται,
μήτι σύ γ' ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι
τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ ἀφροδίτη
ἔλθῃσ' ἐς πόλεμον, τήν γ' οὐτάμεν ὀξέϊ χαλκῷ.
ἡ μὲν ἄρ ὣς εἰποῦσ' ἀπέβη γλαυκῶπις ἀθήνη·
τυδεΐδης δ' ἐξαῦτις ἰὼν, προμάχοισιν ἐμίχθη
καὶ πρίν περ θυμῷ μεμαὼς τρώεσσι μάχεσθαι.
δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα
ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ' εἰροπόκοις ὀΐεσσι,
χραύσῃ μὲν τ' αὐλῆς ὑπεράλμενον, οὐδὲ δαμάσσῃ,
τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τ' οὐ προσαμύνει,
ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ' ἐρῆμα φοβεῖται,
αἱ μέν τ' ἀγχηστῖναι ἐπ' ἀλλήλοισι κέχυνται,
αὐτὰρ ὁ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς,
ὣς μεμαὼς τρώεσσι μίγη κρατερὸς Διομήδης.

ἔνθ' ἕλεν ἀστύνοον, καὶ ὑπήνορα ποιμένα λαῶν·
τὸν μὲν, ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί·
τὸν δ' ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρ' ὦμον
πλῆξ', ἀπὸ δ' αὐχένος ὦμον ἐέργαθεν ἠδ' ἀπὸ νώτου,
τοὺς μὲν ἔασ', ὁ δ' ἄβαντα μετῴχετο, καὶ πολύϊδον,
υἱέας εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·
τοῖς, οὐκ ἐρχομένοις, ὁ γέρων ἐκρίνατ' ὀνείρους,
ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε.
βῆ δὲ μετὰ ξάνθον τε, Θόωνά τε, φαίνοπος υἷε
ἄμφω τηλυγέτω· ὁ δ' ἐτήρετο γήραϊ λυγρῷ·
υἱὸν δ' οὐ τέκετ' ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι·
ἔνθ' ὅγε τοὺς ἐνάριζε, φίλον δ' ἐξαίνυτο θυμὸν
ἀμφοτέροιν· πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ
λεῖπ', ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε,
δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο·
ἔνθ' υἷας πριάμοιο δύω λάβε δαρδανίδαο·
εἰν ἑνὶ δίφρῳ ἐόντας, ἐχέμονά τε, χρόμιόν τε·
ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ
πόρτιος ἠὲ βοὸς, ξύλοχον κάτα βοσκομενάων,
ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων τυδέος υἱὸς
βῆσε κακῶς ἀέκοντας· ἔπειτα δὲ τεύχε' ἐσύλα·
ἵππους δ' οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.
τὸν δ' ἴδεν αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν·
βῆ δ' ἴμεν ἄν τε μάχην, καὶ ἀνὰ κλόνον ἐγχειάων·
πάνδαρον ἀντίθεον διζήμενος, εἴ που ἐφεύροι,
εὗρε λυκάονος υἱὸν, ἀμύμονά τε, κρατερόν τε.
στῆ δὲ πρόσθ' αὐτοῖο, ἔπος τέ μιν ἀντίον ηὔδα·
πάνδαρε, ποῦ τοι τόξον, ἰδὲ πτερόεντες ὀϊστοί,
καὶ κλέος; ᾧ οὔτις τοι ἐρίζεται ἐνθάδε γ' ἀνήρ·
οὐδέ τις ἐν λυκίῃ σέο γ' εὔχεται εἶναι ἀμείνων.

ἀλλ' ἄγε τῷ δ' ἄφες ἀνδρὶ βέλος, Διῒ χεῖρας ἀνασχών,
ὅς τις ὅδε κρατέει, καὶ δὴ κακὰ πολλὰ ἔοργε
τρῶας ἐπεὶ πολλῶν τε, καὶ ἐσθλῶν γούνατ' ἔλυσεν,
εἰ μή τις θεός ἐστι κοτεσσάμενος τρώεσσιν,
„ ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις·
Τὸν δ' αὖτε προσέειπε λυκάονος ἀγλαὸς υἱός·
αἰνεία τρώων βουληφόρε χαλκοχιτώνων·
τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,
ἀσπίδι γιγνώσκων, αὐλώπιδί τε τρυφαλείῃ,
ἵππους τ' εἰσορόων· σάφα δ' οὐκ οἶδ' εἰ θεός ἐστιν·
εἰ δ' ὅγ' ἀνὴρ, ὅν φημι, δαΐφρων τυδέος υἱός,
οὐχ ὅγ' ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι
ἕστηκ' ἀθανάτων, νεφέλῃ εἰλυμένος ὤμους,
ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ·
ἤδη γάρ οἱ ἐφῆκα βέλος· καί μιν βάλον ὦμον
δεξιὸν, ἀντικρὺ διὰ θώρηκος γυάλοιο·
καί μιν ἔγωγ' ἐφάμην ἀϊδωνῆϊ προϊάψειν·
ἔμπης δ' οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις·
ἵπποι δ' οὐ παρέασι, καὶ ἅρματα, τῶν κ' ἐπιβαίην,
ἀλλά που ἐν μεγάροισι λυκάονος ἕνδεκα δίφροι
καλοὶ, πρωτοπαγεῖς· νεοτευχέες· ἀμφὶ δὲ πέπλοι
πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι
ἑστᾶσιν, κρῖ λευκὸν ἐρεπτόμενοι, καὶ ὀλύρας·
ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ λυκάων
ἐρχομένῳ ἐπέτελλε δόμοις ἐνὶ ποιητοῖσιν·
ἵπποισί μ' ἐκέλευε, καὶ ἅρμασιν ἐμβεβαῶτα,
ἀρχεύειν τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·
ἀλλ' ἐγὼ οὐ πιθόμην· ἦ τ' ἂν πολὺ κέρδιον ἦεν,
ἵππων φειδόμενος μή μοι δευοίατο φορβῆς·
ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδδην·

ὣς λίπον· αὐτὰρ πεζὸς ἐς ἴλιον εἰλήλουθα,
τόξοισιν πίσυνος· τὰ δέ μ' οὐκ ἄρ' ἔμελλον ὀνήσειν·
ἤδη γὰρ δοιοῖσιν ἀριστήεσιν ἐφῆκα·
τυδεΐδῃ τε, καὶ ἀτρεΐδῃ· ἐκ δ' ἀμφοτέροιιν
ἀτρεκὲς αἷμ' ἔσσευα βαλών· ἤγειρα δὲ μᾶλλον·
τῷ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα
ἤματι τῷ ἑλόμην, ὅτε ἴλιον εἰς ἐρατεινὴν
ἡγεόμην τρώεσσι, φέρων χάριν ἕκτορι δίῳ·
εἰ δέ κε νοστήσω, καὶ ἐσόψομαι ὀφθαλμοῖσιν
πατρίδ' ἐμὴν, ἄλοχόν τε, καὶ ὑψερεφὲς μέγα δῶμα,
αὐτίκ' ἔπειτ' ἀπ' ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,
εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην,
χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ·
Τὸν δ' αὖτ' αἰνείας τρώων ἀγὸς ἀντίον ηὔδα·
μὴ δ' οὕτως ἀγόρευε· πάρος δ' οὐκ ἔσσεται ἄλλως,
πρίν γ' ἐπὶ νὼ τῷδ' ἀνδρὶ σὺν ἵπποισι, καὶ ὄχεσφιν
ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι·
ἀλλ' ἄγ' ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
οἷοι τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο,
κραιπνὰ μάλ' ἔνθα καὶ ἔνθα διωκέμεν, ἠδὲ φέβεσθαι·
τὼ καὶ νῶϊ πόλινδε σαώσετον, εἴ περ ἂν αὖτε
Ζεὺς ἐπὶ τυδεΐδῃ διομήδεϊ κῦδος ὀρέξῃ·
ἀλλ' ἄγε νῦν μάστιγα, καὶ ἡνία σιγαλόεντα
δέξαι· ἐγὼ δ' ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι·
ἠὲ σὺ τόνδε δέδεξο· μελήσουσιν δ' ἐμοὶ ἵπποι·
Τὸν δ' αὖτε προσέειπε λυκάονος ἀγλαὸς υἱός·
αἰνεία, σὺ μὲν αὐτὸς ἔχ' ἡνία, καὶ τεὼ ἵππω·
μᾶλλον ὑφ' ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα
οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα τυδέος υἱόν·
μὴ τὼ μὲν δείσαντε, ματήσετον, οὐδ' ἐθέλητον

ἐκ φερέμεν πολέμοιο, τεὸν φθόγγον ποθέοντε·
νῶϊ δ' ἐπαΐξας μεγαθύμου τυδέος υἱὸς,
αὐτώ τε κτείνῃ, καὶ ἐλάσῃ μώνυχας ἵππους·
ἀλλὰ σύ γ' αὐτὸς ἔλαυνε τέ' ἅρματα, καὶ τεὼ ἵππω·
τόνδε δ' ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.
Ὣς ἄρα φωνήσαντες, ἐς ἅρματα ποικίλα βάντες,
ἐμμεμαῶτ' ἐπὶ τυδεΐδῃ, ἔχον ὠκέας ἵππους,
τοὺς δὲ ἴδε σθένελος καπανήϊος ἀγλαὸς υἱός.
αἶψα δὲ τυδεΐδην ἔπεα πτερόεντα προσηύδα.
Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
ἄνδρ' ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι,
ἶν' ἀπέλεθρον ἔχοντας, ὁ μὲν, τόξων εὖ εἰδὼς
πάνδαρος υἱὸς δ' αὖτε λυκάονος εὔχεται εἶναι.
αἰνείας δ' υἱὸς μεγαλήτορος ἀγχίσαο
εὔχεται ἐκγεγάμεν. μήτηρ δ' οἱ ἔστ' ἀφροδίτη.
ἀλλ' ἄγε δὴ χαζώμεθ' ἐφ' ἵππων. μηδέ μοι οὕτω
θῦνε διὰ προμάχων, μήπως φίλον ἦτορ ὀλέσσῃς.
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
μήτι φόβον δ' ἀγόρευε, ἐπεὶ οὐ σε πεισέμεν οἴω.
οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι,
οὐ δὲ καταπτώσσειν, ἔτι μοι μένος ἔμπεδόν ἐστιν.
ὀκνείω δ' ἵππων ἐπιβαινέμεν· ἀλλὰ καὶ οὕτως,
ἀντίον εἶμ' αὐτῶν. τρεῖν μ' οὐκ ἐᾷ παλλὰς ἀθήνη.
τούτω δ' οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι,
ἄμφω ἀφ' ἡμείων, εἰ γοῦν ἕτερός γε φύγῃσιν.
ἄλλο δέ τοι ἐρέω· σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν
αἴ κεν μοι πολύβουλος ἀθήνη κῦδος ὀρέξῃ
ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούς δε μὲν ὠκέας ἵππους
αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας.
αἰνείαο δ' ἐπαΐξαι, μεμνημένος ἵππων,

ἐκ δ' ἐλάσαι τρώων μετ' ἐϋκνήμιδας ἀχαιούς·
τῆς γάρ τοι γενεῆς, ἧς τρωΐ περ εὐρύοπα Ζεὺς
δῶχ' υἷος ποινὴν γανυμήδεος, οὕνεκ' ἄριστοι
ἵππων ὅσσοι ἔασιν ὑπ' ἠῶτ', ἠέλιόν τε,
τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν ἀγχίσης
λάθρῃ λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·
τῶν, οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη·
τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων, ἀτίταλλ' ἐπὶ φάτνῃ·
τὼ δὲ δύ' αἰνείᾳ δῶκεν μήστωρε φόβοιο·
εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κεν κλέος ἐσθλόν·
ὣς οἱ μὲν, τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
τὼ δὲ τάχ' ἐγγύθεν ἦλθον ἐλαύνοντ' ὠκέας ἵππους·
τὸν, πρότερος προσέειπε λυκάονος ἀγλαὸς υἱός·
Καρτερόθυμε δαΐφρον ἀγαυοῦ τυδέος υἱέ·
ἦ μάλα σ' οὐ βέλος ὠκὺ δαμάσσατο, πικρὸς ὀϊστός·
νῦν αὖτ' ἐγχείῃ πειρήσομαι, αἴ κε τύχοιμι.
ἦ ῥα· καὶ ἀμπεπαλὼν, προΐει δολιχόσκιον ἔγχος·
καὶ βάλε τυδεΐδαο κατ' ἀσπίδα· τῆς δὲ διαπρὸ
αἰχμὴ χαλκείη πταμένη, θώρηκι πελάσθη·
τῷ δ' ἐπὶ μακρὸν ἄϋσε λυκάονος ἀγλαὸς υἱός·
βέβληαι κενεῶνα διαμπερές· οὐδέ σ' ὀΐω
δηρὸν ἔτ' ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγ' εὖχος ἔδωκας·
Τὸν δ' οὐ ταρβήσας, προσέφη κρατερὸς Διομήδης·
ἤμβροτες, οὐδ' ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γ' ὀΐω
πρὶν γ' ἀποπαύσεσθαι, πρίν γ' ἢ ἕτερόν γε πεσόντα
αἵματος ἆσαι ἄρηα ταλαύρινον πολεμιστήν·
Ὣς φάμενος, προέηκε· βέλος δ' ἴθυνεν ἀθήνη
ῥῖνα παρ' ὀφθαλμόν· λευκοὺς δ' ἐπέρησεν ὀδόντας·
τοῦ δ' ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής·
αἰχμὴ δ' ἐξεχύθη παρὰ νείατον ἀνθερεῶνα.

ἤριπε δ' ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ
αἰόλα παμφανόωντα, παρέτρεσαν δέ οἱ ἵπποι
ὠκύποδες· τοῦ δ' αὖθι λύθη ψυχή τε, μένος τε.
αἰνείας δ' ἀπόρουσε σὺν ἀσπίδι, δουρί τε μακρῷ,
δείσας μή πως οἱ ἐρυσαίατο νεκρὸν ἀχαιοί·
ἀμφὶ δ' ἄρ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς·
πρόσθε δέ οἱ δόρυ τ' ἔσχε καὶ ἀσπίδα πάντοσε ἴσην,
τὸν κτάμεναι μεμαὼς, ὅς τις τοῦ γ' ἀντίον ἔλθοι·
σμερδαλέα ἰάχων, ὁ δὲ, χερμάδιον λάβε χειρὶ
τυδείδης μέγα ἔργον, ὃ οὐ δύο γ' ἄνδρε φέροιεν·
οἷοι νῦν βροτοί εἰσ'· ὁ δὲ, μιν ῥέα πάλλε καὶ οἷος.
τῷ βάλεν αἰνείαο κατ' ἰσχίον, ἔνθά τε μηρὸς
ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·
θλάσε δέ οἱ κοτύλην· πρὸς δ' ἄμφω ῥῆξε τένοντε·
ὦσε δ' ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γ' ἥρως
ἔστη γνὺξ ἐριπών· καὶ ἐρείσατο χειρὶ παχείῃ
γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.
καί νύ κεν ἔνθ' ἀπόλοιτο ἄναξ ἀνδρῶν αἰνείας,
εἰ μὴ ἄρ ὀξὺ νόησε Διὸς θυγάτηρ ἀφροδίτη
μήτηρ, ἥ μιν ὑπ' ἀγχίσῃ τέκε βουκολέοντι·
ἀμφὶ δ' ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ·
πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμ' ἐκάλυψεν,
ἕρκος ἔμεν βελέων, μή τις δαναῶν ταχυπώλων
χαλκὸν ἐνὶ στήθεσι βαλὼν, ἀπὸ θυμὸν ἕλοιτο·
ἡ μὲν, ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·
οὐδ' υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων,
τάων, ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης·
ἀλλ' ὅγε, τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους
νόσφιν ἀπὸ φλοίσβου, ἐξ ἄντυγος ἡνία τείνας·
αἰνείαο δ' ἐπαΐξας, καλλίτριχας ἵππους

ἐξέλασε τρώων μετ' ἐϋκνήμιδας ἀχαιούς.
δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν πέρι πάσης
τίεν ὁμηλικίης, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.
νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐλαυνέμεν. αὐτὰρ ὅ γ' ἥρως
ὧν ἵππων ἐπιβὰς, ἔλαβ' ἡνία σιγαλόεντα.
αἶψα δὲ τυδείδην μέθεπε κρατερώνυχας ἵππους
ἐμμεμαώς· ὁ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ.
γιγνώσκων ὅτ' ἄναλκις ἔην θεὸς· οὐδὲ θεάων,
τάων, αἵτ' ἀνδρῶν πόλεμον κατακοιρανέουσιν.
οὔτ' ἄρ ἀθηναίη, οὔτε πτολίπορθος ἐνυώ.
ἀλλ' ὅτε δὴ ῥ' ἐκίχανε πολὺν καθ' ὅμιλον ὀπάζων,
ἔνθ' ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς,
ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ χαλκῷ
ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
ἀμβροσίου διὰ πέπλου, ὅν οἱ χάριτες κάμον αὐταί,
πρυμνὸν ὕπερ θέναρος. ῥέε δ' ἄμβροτον αἷμα θεοῖο
ἰχὼρ, οἷός πέρτε ῥέει μακάρεσσι θεοῖσι.
οὐ γὰρ σῖτον ἔδουσ', οὐ πίνουσ' αἴθοπα οἶνον.
τοὔνεκ' ἀναίμονές εἰσι, καὶ ἀθάνατοι καλέονται.
ἡ δὲ, μέγ' ἰάχουσα, ἀπὸ ἕο κάββαλεν υἱόν.
καὶ τὸν, μὲν μετὰ χερσὶν ἐρύσατο φοῖβος ἀπόλλων
κυανέῃ νεφέλῃ, μήτις δαναῶν ταχυπώλων
χαλκὸν ἐνὶ στήθεσσι βαλὼν, ἐκ θυμὸν ἕλοιτο.
τῇ δ' ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης.
εἶκε Διὸς θύγατερ πολέμου, καὶ δηϊοτῆτος.
ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
εἰ δὲ σύ γ' ἐς πόλεμον πωλήσεαι, ἦ τέ σ' ὀΐω
ῥιγήσειν πόλεμόν γε, καὶ εἴ χ' ἑτέρωθι πύθηαι.
Ὣς ἔφαθ'. ἡ δ' ἀλύουσ' ἀπεβήσατο. τείρετο δ' αἰνῶς.
τὴν, μὲν ἄρ ἶρις ἑλοῦσα ποδήνεμος, ἔξαγ' ὁμίλου,

ἀχθομένην ὀδύνῃσι· μελαίνετο δὲ χρόα καλόν
εὗρεν ἔπειτα μάχης ἐπ' ἀριστερὰ θοῦρον ἄρηα,
ἥμενον· ἠέρι δ' ἔγχος ἐκέκλιτο, καὶ ταχέ' ἵππω·
ἡ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο,
πολλὰ λισσομένη, χρυσάμπυκας ᾔτεεν ἵππους·
φίλε κασίγνητ' ἐκκόμισαί τέ με· δὸς δέ μοι ἵππους,
ὄφρ' ἐς ὄλυμπον ἵκωμαι, ἵν' ἀθανάτων ἕδος ἐστί
λίην ἄχθομαι ἕλκος, ὅ με βροτὸς οὔτασεν ἀνὴρ
τυδείδης ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο·
ὣς φάτο· τῇ δ' ἄρης δῶκε χρυσάμπυκας ἵππους·
ἡ δ' ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ·
πὰρ δέ οἱ ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί·
μάστιξεν δ' ἐλάαν· τὼ δ' οὐκ ἀέκοντε πετέσθην·
αἶψα δ' ἔπειθ' ἵκοντο θεῶν ἕδος αἰπὺν ὄλυμπον,
ἔνθ' ἵππους ἔστησε ποδήνεμος ὠκέα ἶρις·
λύσασ' ἐξ ὀχέων· παρὰ δ' ἀμβρόσιον βάλεν εἶδαρ·
ἡ δ' ἐν γούνασι πῖπτε Διώνης δῖ' ἀφροδίτη
μητρὸς ἑῆς· ἡ δ' ἀγκὰς ἐλάζετο θυγατέρα ἥν·
χειρί τέ μιν κατέρεξεν, ἔπος τ' ἔφατ', ἔκ τ' ὀνόμαζε·
τίς νύ σε τοιάδ' ἔρεξε φίλον τέκος οὐρανιώνων
ματιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
Τὴν δ' ἠμείβετ' ἔπειτα φιλομειδὴς ἀφροδίτη·
οὖτά με τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,
οὕνεκ' ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν·
οὐ γὰρ ἔτι τρώων καὶ ἀχαιῶν φύλοπις αἰνή·
ἀλλ' ἤδη δαναοί γε καὶ ἀθανάτοισι μάχονται·
Τὴν δ' ἠμείβετ' ἔπειτα Διώνη δῖα θεάων·
τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·
πολλοὶ γὰρ δὴ τλῆμεν ὀλύμπια δώματ' ἔχοντες

ἐξ ἀνδρῶν, χαλέπ' ἄλγε' ἐπ' ἀλλήλοισι τιθέντες·
τλῆ μὲν ἄρης, ὅτε μιν ὦτος, κρατερός τ' ἐφιάλτης,
παῖδες ἀλωῆος δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·
χαλκέῳ δ' ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·
καί νύ κεν ἔνθ' ἀπόλοιτο ἄρης ἆτος πολέμοιο·
εἰ μὴ μητρυιὴ περικαλλὴς ἠρίβοια,
ἑρμέᾳ ἐξήγγειλεν· ὁ δ' ἐξέκλεψεν ἄρηα
ἤδη τειρόμενον· χαλεπὸς δὲ ἑ δεσμὸς ἐδάμνα·
τλῆ δ' ἥρη· ὅτε μιν κρατερὸς παῖς ἀμφιτρύωνος
δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι
βεβλήκει· τότε κέν μιν ἀνήκεστον λάβεν ἄλγος·
τλῆ δ' ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστὸν,
εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο
ἐν πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·
αὐτὰρ ὁ βῆ πρὸς δῶμα Διὸς, καὶ μακρὸν ὄλυμπον,
κῆρ ἀχέων, ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς
ὤμῳ ἐνὶ στιβαρῷ ἠλήλατο· κῆδε δὲ θυμόν·
τῷ δ' ἐπὶ παιήων ὀδυνήφατα φάρμακα πάσσων,
ἠκέσατ'· οὐ μὲν γάρ τι καταθνητός γ' ἐτέτυκτο
σχέτλιος, ὀβριμοεργός, ὃς οὐκ ὄθετ' αἴσυλα ῥέζων,
ὃς τόξοισιν ἔκηδε θεοὺς, οἳ ὄλυμπον ἔχουσιν·
σοὶ δ' ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις ἀθήνη·
νήπιος· οὐ δὲ τὸ οἶδε κατὰ φρένα τυδέος υἱός·
» ὅττι μάλ' οὐ δηναιὸς, ὃς ἀθανάτοισι μάχοιτο·
» οὐδέ τι μιν παῖδες ποτὶ γούνασι παππάζουσιν
» ἐλθόντ' ἐκ πολέμοιο, καὶ αἰνῆς δηϊοτῆτος·
τῷ, νῦν τυδείδης, εἰ καὶ μάλα καρτερός ἐστι,
φραζέσθω, μή τις οἱ ἀμείνων σεῖο μάχηται,
μὴ δὴν αἰγιάλεια περίφρων ἀδρηστίνη
ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ,

κουρίδιον ποθέουσα πόσιν, τὸν ἄριστον ἀχαιῶν,
ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.
ἦ ῥα· καὶ ἀμφοτέρῃσιν ἀπ' ἰχῶ χειρὸς ὀμόργνυ·
ἄλθετο χείρ· ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι·
αἱ δ' αὖτ' εἰσορόωσαι ἀθηναίη τε, καὶ ἥρη,
κερτομίοις ἐπέεσσι Δία κρονίδην ἐρέθιζον·
τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις ἀθήνη·
Ζεῦ πάτερ· ἦ ῥά τί μοι κεχολώσεαι ὅ ττί κεν εἴπω;
ἦ μάλα δή τινα κύπρις ἀχαιϊάδων ἀνιεῖσα,
τρωσὶν ἅμ' ἕσπεσθαι, τοὺς νῦν ἔκπαγλ' ἐφίλησε·
τῶν τινα καρρέζουσα ἀχαιϊάδων εὐπέπλων,
πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν·
Ὣς φάτο· μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε·
καί ῥα καλεσσάμενος, προσέφη χρυσῆν ἀφροδίτην·
οὔ τι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,
ἀλλὰ σύ γ' ἱμερόεντα μετέρχεο ἔργα γάμοιο·
ταῦτα δ' ἄρηϊ θοῷ, καὶ ἀθήνῃ πάντα μελήσει.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
αἰνείᾳ δ' ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,
γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας ἀπόλλων·
ἀλλ' ὅγ' ἄρ' οὐδὲ θεὸν μέγαν ἅζετο· ἵετο δ' αἰεὶ
αἰνείαν κτεῖναι, καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι·
τρὶς μὲν ἔπειτ' ἐπόρουσε κατακτάμεναι μενεαίνων,
τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ' ἀπόλλων·
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
δεινὰ δ' ὁμοκλήσας, προσέφη ἑκάεργος ἀπόλλων·
Φράζεο τυδείδη, καὶ χάζεο· μηδὲ θεοῖσιν
» ἶσ' ἔθελε φρονέειν, ἐπεὶ οὔποτε φῦλον ὁμοῖον
» ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ' ἀνθρώπων·
Ὣς φάτο· τυδείδης δ' ἀνεχάζετο τυτθὸν ὀπίσσω,

μῆνιν ἀλευάμενος ἑκατηβόλου ἀπόλλωνος·
αἰνείαν δ' ἀπάτερθεν ὁμίλου θῆκεν ἀπόλλων
περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο·
ἤτοι τὸν λητώ τε, καὶ ἄρτεμις ἰοχέαιρα,
ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε, κύδαινόν τε·
αὐτὰρ ὁ, εἴδωλον τεῦξ' ἀργυρότοξος ἀπόλλων
αὐτῷ τ' αἰνείᾳ ἴκελον, καὶ τεύχεσι τοῖον·
ἀμφὶ δ' ἄρ' εἰδώλῳ τρῶες, καὶ δῖοι ἀχαιοὶ
δήουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας,
ἀσπίδας εὐκύκλους, λαισήϊά τε πτερόεντα·
δὴ τότε θοῦρον ἄρηα προσηύδα φοῖβος ἀπόλλων·
ἆρες ἄρες βροτολοιγὲ, μιαιφόνε, τειχεσιπλῆτα,
οὐκ ἂν δὴ τόνδ' ἄνδρα μάχης ἐρύσαιο μετελθὼν
τυδείδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;
κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ' ἐπὶ καρπῷ·
αὐτὰρ ἔπειτ' αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·
ὣς εἰπὼν, αὐτὸς ἐφέζετο περγάμῳ ἄκρῃ·
τρῶων δὲ στίχας οὖλος ἄρης ὤτρυνε μετελθὼν,
εἰδόμενος ἀκάμαντι θοῷ ἡγήτορι θρῃκῶν·
υἱάσι δὲ πριάμοιο διοτρεφέεσσι κέλευεν·
ὦ υἱεῖς πριάμοιο διοτρεφέος βασιλῆος,
ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν ἀχαιοῖς
ἢ εἰσόκεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται·
κεῖται ἀνὴρ· ὃν τ' ἶσον ἐτίομεν ἕκτορι δίῳ,
αἰνείας, υἱὸν μεγαλήτορος ἀγχίσαο·
ἀλλ' ἄγετ' ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον·
ὣς εἰπὼν, ὄτρυνε μένος, καὶ θυμὸν ἑκάστου·
ἔνθ' αὖ σαρπηδὼν μάλα νείκεσεν ἕκτορα δῖον·
ἕκτορ· πῆ δή τοι μένος οἴχεται, ὃ πρὶν ἔχεσκες;
φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ' ἐπικούρων

οἶος σὺν γαμβροῖσι, κασιγνήτοισί τε σοῖσι·
τῶν νῦν οὔτιν' ἐγὼ ἰδέειν δύναμ', οὐδὲ νοῆσαι·
ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα.
ἡμεῖς δ' αὖ μαχόμεσθ', οἵπερ τ' ἐπίκουροι ἔνειμεν·
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν, μάλα τηλόθεν ἥκω·
τηλοῦ γὰρ λυκίη ξάνθῳ ἔπι δινήεντι·
ἔνθ' ἄλοχόν τε φίλην ἔλιπον, καὶ νήπιον υἱόν·
κὰδ δὲ κτήματα πολλὰ, τάτ' ἔλδεται ὅς κ' ἐπιδευής·
ἀλλὰ καὶ ὧς, λυκίους ὀτρύνω, καὶ μέμον' αὐτὸς
ἀνδρὶ μαχέσσασθαι· ἀτὰρ οὔτι μοι ἐνθάδε τοῖον,
οἷόν κ' ἠὲ φέροιεν ἀχαιοὶ ἤκεν ἄγοιεν·
τύνη δ' ἕστηκας· ἀτὰρ οὐδ' ἄλλοισι κελεύεις
λαοῖσι μενέμεν, καὶ ἀμυνέμεναι ὤρεσσι·
μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου
ἀνδράσι δυσμενέεσσιν ἕλωρ, καὶ κῦρμα γένησθε·
οἱ δὲ, τάχ' ἐκπέρσουσ' εὖ ναιομένην πόλιν ὑμήν·
σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτας τε, καὶ ἦμαρ,
ἀρχοὺς λισσομένῳ τηλεκλητῶν γ' ἐπικούρων
νωλεμέως ἐχέμεν· κρατερὴν δ' ἀποθέσθαι ἐνιπήν·
Ὣς φάτο σαρπηδών· δάκε δὲ φρένας ἕκτορι μῦθος·
αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·
πάλλων δ' ὀξέα δοῦρα, κατὰ στρατὸν ᾤχετο πάντῃ,
ὀτρύνων μαχέσασθαι· ἔγειρε δὲ φύλοπιν αἰνήν·
οἱ δ' ἐλελίχθησαν, καὶ ἐναντίοι ἔσταν ἀχαιῶν·
ἀργεῖοι δ' ὑπέμειναν ἀολλέες, οὐδ' ἐφόβηθεν·
ὡς δ' ἄνεμος ἄχνας φορέει ἱερὰς κατ' ἀλωὰς,
ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ δημήτηρ
κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε, καὶ ἄχνας,
αἳ δ' ὑπολευκαίνονται ἀχυρμιαί, ὣς τότ' ἀχαιοὶ
λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα δι' αὐτῶν

οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων·
ἂψ ἐπιμισγομένων, ὑπὸ δ' ἔστρεφον ἡνιοχῆες.
οἱ δὲ, μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα
θοῦρος ἄρης ἐκάλυψε μάχῃ τρώεσσιν ἀρήγων,
πάντοσ' ἐποιχόμενος. τοῦ δ' ἐκραίαινεν ἐφετμὰς
φοίβου ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει
τρωσὶν θυμὸν ἀγείρειν, ἐπεὶ ἴδε παλλάδ' ἀθήνην
οἰχομένην. ἣ γάρ ῥα πέλεν δαναοῖσιν ἀρηγών.
αὐτὸς δ' αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
ἧκε· καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.
αἰνείας δ' ἑτάροισι μεθίστατο· τοὶ δ' ἐχάρησαν
ὡς εἶδον ζωόν τε, καὶ ἀρτεμέα προσιόντα,
καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τοι.
οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν,
ἄρης τε βροτολοιγὸς, ἔρις τ' ἄμοτον μεμαυῖα.
τοὺς δ' Αἴαντε δύω, καὶ ὀδυσσεὺς, καὶ Διομήδης,
ὦρσαν δαναοὺς πολεμιζέμεν. οἱ δὲ καὶ αὐτοὶ
οὔτε βίας τρώων ὑπεδείδισαν· οὔτε ἰωκὰς,
ἀλλ' ἔμενον νεφέλῃσιν ἐοικότες, ἅς τε κρονίων
νηνεμίης ἔστησεν ἐπ' ἀκροπόλοισιν ὄρεσσιν·
ἀτρέμας ὄφρ' εὕδῃσι μένος βορέαο, καὶ ἄλλων
ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα
πνοιῇσι λιγυρῇσι διασκιδνᾶσιν ἀέντες,
ὣς δαναοὶ τρῶας μένον ἔμπεδον, οὐδ' ἐφέβοντο.
ἀτρείδης δ' ἀν' ὅμιλον ἐφοίτα, πολλὰ κελεύων.
Ὦ φίλοι, ἀνέρες ἐστὲ, καὶ ἄλκιμον ἦτορ ἕλεσθε,
ἀλλήλους τ' αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.
» αἰδομένων τ' ἀνδρῶν πλέονες σόοι, ἠὲ πέφανται.
» φευγόντων δ' οὔτ' ἂρ κλέος ὄρνυται, οὔτέ τις ἀλκή.
ἦ καὶ ἀκόντισε δουρὶ θοῶς. βάλε δὲ πρόμον ἄνδρα

αἰνείω

αἰνείεω ἕταρον μεγαθύμου Δηϊκόωντα
περγασίδην, ὃν τρῶες ὁμῶς πριάμοιο τέκεσσι
τῖον· ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.
τὸν ῥα κατ' ἀσπίδα δουρὶ βάλε κρείων ἀγαμέμνων.
ἡ δ' οὐκ ἔγχος ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς·
νειαίρῃ δ' ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.
ἔνθ' αὖτ' αἰνείας δαναῶν ἕλεν ἄνδρας ἀρίστους,
υἷε διοκλῆος κρήθωνά τε, ὀρσίλοχόν τε.
τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ φηρῇ,
ἀφνειὸς βιότοιο· γένος δ' ἦν ἐκ ποταμοῖο
ἀλφειοῦ· ὅς τ' εὐρὺ ῥέει πυλίων διὰ γαίης.
ὃς τέκετ' ὀρσίλοχον πολέεσσ' ἄνδρεσσιν ἄνακτα·
ὀρσίλοχος δ' ἄρ' ἔτικτε διοκλῆα μεγάθυμον·
ἐκ δὲ διοκλῆος, διδυμάονε παῖδε γενέσθην
κρήθων, ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης·
τὼ μὲν ἄρ' ἡβήσαντε, μελαινάων ἐπὶ νηῶν
ἴλιον εἰς εὔπωλον ἅμ' ἀργείοισιν ἑπέσθην,
τιμὴν ἀτρείδῃς ἀγαμέμνονι καὶ μενελάῳ
ἀρνυμένω· τὼ δ' αὖθι τέλος θανάτοιο κάλυψεν.
οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν
ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης,
τὼ μὲν ἄρ' ἁρπάζοντο βόας, καὶ ἴφια μῆλα
σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ
ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ,
τοίω τὼ χείρεσσιν ὑπ' αἰνείαο δαμέντε,
καππεσέτην ἐλάτῃσιν ἐοικότες ὑψηλῇσιν·
τὼ δὲ πεσόντ' ἐλέησε βοὴν ἀγαθὸς μενέλαος.
βῆ δὲ διὰ προμάχων, κεκορυθμένος αἴθοπι χαλκῷ,
σείων ἐγχείην· τοῦ δ' ὤτρυνεν μένος ἄρης,

τὰ φρονέων, ἵνα χερσὶν ὑπ' αἰνείαο δαμείη·
τὸν δ' ἴδεν ἀντίλοχος μεγαθύμου νέστορος υἱός.
βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν,
μή τι πάθῃ, μέγα δὲ σφέας ἀποσφήλειε πόνοιο·
τὼ μὲν δὴ, χεῖράς τε, καὶ ἔγχεα ὀξυόεντα,
ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι.
ἀντίλοχος δὲ μάλ' ἄγχι παρίστατο ποιμένι λαῶν.
αἰνείας δ' οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,
ὡς εἶδεν δύω φῶτε παρ' ἀλλήλοισι μένοντε.
οἱ δ' ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν ἀχαιῶν,
τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων.
αὐτὼ δὲ στρεφθέντε, μετὰ πρώτοισι μαχέσθην.
ἔνθα πυλαιμένεα ἑλέτην ἀτάλαντον ἄρηϊ,
ἀρχὸν παφλαγόνων μεγαθύμων ἀσπιστάων·
τὸν μὲν ἄρ' ἀτρείδης δουρικλυτὸς μενέλαος,
ἑσταότ' ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας.
ἀντίλοχος δὲ μύδωνα βάλ' ἡνίοχον θεράποντα,
ἐσθλὸν ἀτυμνιάδην· ὁ δ' ὑπέστρεφε μώνυχας ἵππους.
χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δ' ἄρα χειρῶν
ἡνία λεύκ' ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.
ἀντίλοχος δ' ἄρ' ἐπαΐξας ξίφει ἤλασε κόρσην.
αὐτὰρ ὅ γ' ἀσθμαίνων, εὐεργέος ἔκπεσε δίφρου
κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους
δηθὰ μάλ' ἑστήκει· τύχε γάρ ῥ' ἀμάθοιο βαθείης,
ὄφρ' ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·
τοὺς δ' ἵμασ' ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασ' ἀχαιῶν.
τοὺς δ' ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δ' ἐπ' αὐτοὺς
κεκληγώς· ἅμα δὲ τρώων εἵποντο φάλαγγες
κρατεραί· ἦρχε δ' ἄρα σφιν ἄρης, καὶ πότνι' ἐνυώ,
ἡ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,

ἄρης δ' ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα·
φοίτα δ' ἄλλοτε μὲν πρόσθ' ἕκτορος, ἄλλοτ' ὄπισθεν.
Τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς διομήδης·
ὡς δ' ὅτ' ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο·
στήῃ ἐπ' ὠκυρόῳ ποταμῷ, ἅλαδε προρέοντι,
ἀφρῷ μορμύροντα ἰδὼν, ἀνά τ' ἔδραμ' ὀπίσω,
ὣς τότε τυδείδης ἀνεχάζετο, εἶπέ τε λαῷ·
Ὦ φίλοι οἷον δὴ θαυμάζομεν ἕκτορα δῖον
αἰχμητήν τ' ἔμεναι, καὶ θαρσαλέον πολεμιστήν·
τῷ δ' αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·
καὶ νῦν οἱ πάρα κεῖνος ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.
ἀλλὰ πρὸς τρῶας τετραμμένοι αἰὲν ὀπίσω
εἴκετε· μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.
Ὣς ἄρ' ἔφη· τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.
ἔνθ' ἕκτωρ δύο φῶτε κατέκταν, εἰδότε χάρμης,
εἰν ἑνὶ δίφρῳ ἐόντε, μενέσθην, ἀγχίαλόν τε.
τὼ δὲ πεσόντ' ἐλέησε μέγας τελαμώνιος αἴας.
στῆ δὲ μάλ' ἐγγὺς ἰὼν, καὶ ἀκόντισε δουρὶ φαεινῷ·
καὶ βάλεν ἄμφιον σελάγου υἱὸν, ὅς ῥ' ἐνὶ παισῷ
ναῖε πολυκτήμων, πολυλήϊος· ἀλλά ἑ μοῖρα
ἦγ' ἐπικουρήσοντα μετὰ πρίαμόν τε καὶ υἷας.
τόν ῥα κατὰ ζωστῆρα βάλε τελαμώνιος αἴας·
νειαίρῃ δ' ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος·
δούπησεν δὲ πεσών· ὁ δ' ἐπέδραμε φαίδιμος αἴας
τεύχεα συλήσων· τρῶες δ' ἐπὶ δούρατ' ἔχευαν,
ὀξέα παμφανόωντα· σάκος δ' ἀνεδέξατο πολλά.
αὐτὰρ ὁ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος
ἐσπάσατ'· οὐδ' ἄρ' ἔτ' ἄλλα δυνήσατο τεύχεα καλὰ,
ὤμοιιν ἀφελέσθαι, ἐπείγετο γὰρ βελέεσσι
δεῖσε δ' ὅ γ' ἀμφίβασιν κρατερὴν τρώων ἀγερώχων,

οἱ πολλοί τε, καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε' ἔχοντες,
οἵ ἑ μέγαν περ ἐόντα, καὶ ἴφθιμον, καὶ ἀγαυόν,
ὦσαν ἀπὸ σφείων· ὁ δὲ, χασσάμενος πελεμίχθη·
ὣς οἱ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
τληπόλεμον δ' ἡρακλεΐδην, ἠΰν τε, μέγαν τε,
ὦρσεν ἐπ' ἀντιθέῳ σαρπηδόνι μοῖρα κραταιή·
οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
υἱός θ' υἱωνός τε διὸς νεφεληγερέταο,
τὸν καὶ τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπεν·
Σαρπῆδον λυκίων βουληφόρε, τίς τοι ἀνάγκη
πτώσσειν ἐνθάδ' ἐόντι μάχης ἀδαήμονι φωτί·
ψευδόμενοι δέ σέ φασι διὸς γόνον αἰγιόχοιο
εἶναι· ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν,
οἱ διὸς ἐξεγένοντο, ἐπὶ προτέρων ἀνθρώπων·
ἀλλ' οἷόν τινά φασι βίην ἡρακληείην,
εἶναι ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·
ὅς ποτε δεῦρ' ἐλθών, ἕνεχ' ἵππων λαομέδοντος,
ἓξ οἴῃς σὺν νηυσὶ, καὶ ἀνδράσι παυροτέροισιν,
ἰλίου ἐξαλάπαξε πόλιν· χήρωσε δ' ἀγυιάς·
σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί·
οὐδέ τέ σε τρώεσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι,
ἐλθόντ' ἐκ λυκίης, οὐδ' εἰ μάλα καρτερός ἐσσι,
ἀλλ' ὑπ' ἐμοὶ δμηθέντα, πύλας ἀΐδαο περήσειν·
Τὸν δ' αὖ σαρπηδὼν λυκίων ἀγὸς ἀντίον ηὔδα,
τληπόλεμ' ἤτοι κεῖνος ἀπώλεσεν ἴλιον ἱρήν,
ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ λαομέδοντος·
ὅς ῥά μιν εὖ ἕρξαντα, κακῷ ἠνίπαπε μύθῳ,
οὐδ' ἀπέδωχ' ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε·
σοὶ δ' ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
ἐξ ἐμέθεν τεύξεσθαι· ἐμῷ δ' ὑπὸ δουρὶ δαμέντα,

εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ' ἄϊδι κλυτοπώλῳ.
Ὣς φάτο σαρπηδών. ὁ δ' ἀνέσχετο μείλινον ἔγχος
τληπόλεμος· καὶ τῶν μὲν ὁμαρτῇ δούρατα μακρὰ
ἐκ χειρῶν ἤϊξαν, ὁ μὲν βάλεν αὐχένα μέσσον
σαρπηδὼν, αἰχμὴ δὲ διαμπερὲς ἦλθ' ἀλεγεινή.
τὸν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
τληπόλεμος δ' ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ
βεβλήκει. αἰχμὴ δὲ διέσσυτο μαιμώωσα
ὀστέῳ ἐγχριφθεῖσα. πατὴρ δ' ἔτι λοιγὸν ἄμυνεν.
οἱ μὲν ἀντίθεον σαρπηδόνα. δῖοι ἑταῖροι,
ἐξέφερον πολέμοιο. βάρυνε δέ μιν δόρυ μακρὸν
ἑλκόμενον. τὸ μὲν οὔτις ἐπεφράσατ', οὐδ' ἐνόησε
μηροῦ ἐξερύσαι δόρυ μείλινον, ὄφρ' ἐπιβαίη
σπευδόντων. τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
τληπόλεμον δ' ἑτέρωθεν ἐϋκνήμιδες ἀχαιοὶ
ἐξέφερον πολέμοιο. νόησε δὲ δῖος ὀδυσσεὺς,
τλήμονα θυμὸν ἔχων. μαίμησε δέ οἱ φίλον ἦτορ.
μερμήριξε δ' ἔπειτα κατὰ φρένα, καὶ κατὰ θυμὸν
ἢ προτέρω διὸς υἱὸν ἐριγδούποιο διώκοι,
ἦ ὅ γε τῶν πλεόνων λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
οὐδ' ἄρ' ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν,
ἴφθιμον διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ.
τῷ ῥα κατὰ πληθὺν λυκίων τράπε θυμὸν ἀθήνη.
ἔνθ' ὅγε κοίρανον εἷλεν ἀλάστορά τε, χρόμιόν τε,
ἄλκανδρόν θ' ἅλιόν τε, νοήμονά τε, πρύτανίν τε.
καί νύ κ' ἔτι πλέονας λυκίων κτάνε δῖος ὀδυσσεὺς,
εἰ μὴ ἄρ' ὀξὺ νόησε μέγας κορυθαίολος ἕκτωρ.
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
δεῖμα φέρων δαναοῖσι. χάρη δ' ἄρα οἱ προσιόντι
σαρπηδὼν διὸς υἱὸς, ἔπος δ' ὀλοφυδνὸν ἔειπε.

πριαμίδη, μὴ δή με ἕλωρ δαναοῖσιν ἐάσῃς
κεῖσθαι ἀλλ' ἐπάμυνον, ἔπειτά με καὶ λίποι αἰὼν
ἐν πόλει ὑμετέρῃ. ἐπεὶ οὐκ ἄρ' ἔμελλον ἔγωγε
νοστήσας οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν,
εὐφρανέειν ἄλοχόν τε φίλην, καὶ νήπιον υἱόν.
Ὣς φάτο· τὸν δ' οὔτι προσέφη κορυθαίολος ἕκτωρ,
ἀλλὰ παρήϊξεν λελιημένοι, ὄφρα τάχιστα
ὤσαιτ' ἀργείους. πολέων δ' ἀπὸ θυμὸν ἕλοιτο
οἱ μὲν ἄρ' ἀντίθεον σαρπηδόνα δῖοι ἑταῖροι
εἷσαν ὑπ' αἰγιόχοιο διὸς περικαλλέϊ φηγῷ.
ἐκ δ' ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε
ἴφθιμος πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.
τὸν δ' ἔλιπε ψυχή· κατὰ δ' ὀφθαλμῶν κέχυτ' ἀχλύς.
αὖτις δ' ἀμπνύνθη, περὶ δὲ πνοιὴ βορέαο
ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
ἀργεῖοι δ' ὑπ' ἄρηϊ, καὶ ἕκτορι χαλκοκορυστῇ
οὔτέ ποτε προτρέποντο μελαινάων ἐπὶ νηῶν,
οὔτέ ποτ' ἀντεφέροντο μάχῃ, ἀλλ' αἰὲν ὀπίσσω
χάζονθ' ὡς ἐπύθοντο μετὰ τρώεσσιν ἄρηα.
ἔνθα τίνα πρῶτον, τίνα δ' ὕστατον ἐξενάριξεν.
ἕκτωρ τε πριάμοιο πάϊς, καὶ χάλκεος ἄρης,
ἀντίθεον τεύθραντ', ἐπὶ δὲ πλήξιππον ὀρέστην,
τρῆχόν τ' αἰχμητὴν, αἰτώλιον οἰνόμαόν τε,
οἰνοπίδην θ' ἕλενον, καὶ ὀρέσβιον αἰολομίτρην,
ὅς ῥ' ἐν ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,
λίμνῃ κεκλιμένος κηφισίδι. πὰρ δέ οἱ ἄλλοι
ναῖον βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.
τοὺς δ' ὡς οὖν ἐνόησε θεὰ λευκώλενος ἥρη
ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
αὐτίκ' ἀθηναίην ἔπεα πτερόεντα προσηύδα.

Ὢ πόποι αἰγιόχοιο διὸς τέκος ἀτρυτώνη·
ἦ ῥ' ἅλιον τὸν μῦθον ὑπέστημεν μενελάῳ
ἴλιον τ' ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι,
εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον ἄρηα·
ἀλλ' ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
Ὣς ἔφατ' οὐδ' ἀπίθησε θεὰ γλαυκῶπις ἀθήνη.
ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο κρόνοιο·
ἥβη δ' ἀμφ' ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα
χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.
τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος. αὐτὰρ ὕπερθεν
χάλκ' ἐπίσσωτρα προσαρηρότα θαῦμα ἰδέσθαι·
πλῆμναι δ' ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·
δίφρος δὲ χρυσέοισι, καὶ ἀργυρέοισιν ἱμᾶσιν
ἐντέταται· δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι
τοῦ δ' ἐξ ἀργύρεος ῥυμὸς πέλεν. αὐτὰρ ἐπ' ἄκρῳ
δῆσε χρύσειον καλὸν ζυγόν· ἐν δὲ λέπαδνα
κάλ' ἔβαλε χρύσει', ὑπὸ δὲ ζυγὸν ἤγαγεν ἥρη
ἵππους ὠκύποδας μεμαυῖ' ἔριδος καὶ ἀϋτῆς.
αὐτὰρ ἀθηναίη κούρη διὸς αἰγιόχοιο
πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ' οὔδει
ποικίλον ὅν ῥ' αὐτὴ ποιήσατο, καὶ κάμε χερσίν·
ἣ δὲ χιτῶν' ἐνδῦσα διὸς νεφεληγερέταο,
τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετ' αἰγίδα θυσσανόεσσαν
δεινὴν ἣν περὶ μὲν πάντη φόβος ἐστεφάνωτο,
ἐν δ' ἔρις, ἐν δ' ἀλκή, ἐν δὲ κρυόεσσα ἰωκή·
ἐν δέ τε γοργείη κεφαλὴ δεινοῖο πελώρου
δεινή τε, σμερδνή τε διὸς τέρας αἰγιόχοιο.
κρατὶ δ' ἐπ' ἀμφίφαλον κυνέην θέτο τετραφάληρον

χρυσείην, ἑκατὸν πολέων πρυλέεσσ' ἀραρυῖαν.
ἐς δ' ὄχεα φλόγεα ποσὶ βήσετο· λάζετο δ' ἔγχος,
βριθὺ, μέγα στιβαρὸν τῷ δάμνησι στίχας ἀνδρῶν,
ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ' ἄρ' ἵππους.
αὐτόμαται πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον ὧραι,
τῆς ἐπιτέτραπται μέγας οὐρανὸς οὔλυμπός τε,
ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος, ἠδ' ἐπιθεῖναι.
τῇ ῥα δι' αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
εὗρον δὲ κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων,
ἀκροτάτῃ κορυφῇ πολυδειράδος οὐλύμποιο.
ἔνθ' ἵππους στήσασα θεὰ λευκώλενος ἥρη,
ζῆν' ὕπατον κρονίδην ἐξείρετο, καὶ προσέειπε.
Ζεῦ πάτερ, οὐ νεμεσίζῃ ἄρει τάδε καρτερὰ ἔργα
ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν ἀχαιῶν
μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον· ἐμοὶ δ' ἄχος. οἱ δὲ ἕκηλοι
τέρπονται κύπρις τε, καὶ ἀργυρότοξος ἀπόλλων·
ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔτινα οἶδε θέμιστα·
ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν ἄρηα
λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι
Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα ζεύς.
ἄγρει μάν οἱ ἔπορσον ἀθηναίην ἀγελείην,
ἥ ἑ μάλιστ' εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.
Ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος ἥρη.
μάστιξεν δ' ἵππους· τὼ δ' οὐκ ἀέκοντε πετέσθην
μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
ὅσσον δ' ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,
τόσσον ἐπιθρώσκουσι θεῶν ὑψηχέες ἵπποι.
ἀλλ' ὅτε δὴ τροίην ἷξον ποταμώ τε ῥέοντε,

ἧχι ῥοὰς σιμόεις συμβάλλετον ἠδὲ σκάμανδρος,
ἔνθ' ἵππους ἔστησε θεὰ λευκώλενος ἥρη
λύσασ' ἐξ ὀχέων· περὶ δ' ἠέρα πουλὺν ἔχευε.
τοῖσιν δ' ἀμβροσίην σιμόεις ἀνέτειλε νέμεσθαι.
αἱ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ' ὁμοῖαι,
ἀνδράσιν ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι.
ἀλλ' ὅτε δή ῥ' ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι
ἕστασαν, ἀμφὶ βίην διομήδεος ἱπποδάμοιο
εἰλόμενοι, λείουσιν ἐοικότες ὠμοφάγοισιν,
ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
ἔνθα στᾶσ' ἤυσε θεὰ λευκώλενος ἥρη,
στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,
ὃς τόσον αὐδήσασχ', ὅσον ἄλλοι πεντήκοντα.
αἰδὼς ἀργεῖοι, κάκ' ἐλέγχεα, εἶδος ἀγητοί,
ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος ἀχιλλεύς,
οὐδέ ποτε τρῶες πρὸ πυλάων δαρδανιάων
οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος
νῦν δ' ἑκάθεν πόλιος κοίλης ἐπὶ νηυσὶ μάχονται.
Ὣς εἰποῦσ' ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου
τυδείδῃ δ' ἐπόρουσε θεὰ γλαυκῶπις ἀθήνη.
εὗρε δὲ τόν γε ἄνακτα παρ' ἵπποισι καὶ ὄχεσφιν
ἕλκος ἀναψύχοντα, τό μιν βάλε πάνδαρος ἰῷ.
ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος
ἀσπίδος εὐκύκλου· τῷ τείρετο κάμνε δὲ χεῖρα
ἂν δ' ἴσχων τελαμῶνα, κελαινεφὲς αἷμ' ἀπεμόργνυ.
ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο, φώνησέν τε.
ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο τυδεύς.
τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής.
καί ῥ' ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον,
οὐδ' ἐκπαιφάσσειν, ὅτε τ' ἤλυθε νόσφιν ἀχαιῶν

ἄγγελος ἐς θήβας πολέας μετὰ καδμείωνας
δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον.
αὐτὰρ ὁ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ,
κούρους καδμείων προκαλίζετο· πάντα δ' ἐνίκα
ῥηϊδίως. τοίη τοι ἐγὼν ἐπιτάρροθος ἦα·
σοὶ δ' ἤτοι μὲν ἐγὼ παρά θ' ἵσταμαι. ἠδὲ φυλάσσω
καί σε προφρονέως κέλομαι τρώεσσι μάχεσθαι·
ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν,
ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γ' ἔπειτα
τυδέος ἔκγονός ἐσσι δαΐφρονος οἰνεΐδαο·
Τὴν δ' ἀπαμειβόμενος προσέφη κρατερὸς διομήδης.
γιγνώσκω σε θεὰ θύγατερ διὸς αἰγιόχοιο·
τῷ τοι προφρονέως ἐρέω ἔπος, οὐδ' ἐπικεύσω.
οὔτέ τί με δέος ἴσχει ἀκήριον, οὔτέ τις ὄκνος,
ἀλλ' ἔτι σῶν μέμνημαι ἐφετμέων, ἃς ἐπέτειλας.
οὔ μ' εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι
τοῖς ἄλλοις. ἀτὰρ εἴ κε διὸς θυγάτηρ ἀφροδίτη
ἔλθῃσ' ἐς πόλεμον, τήν γ' οὐτάμεν ὀξέϊ χαλκῷ·
τοὔνεκα νῦν αὐτός τ' ἀναχάζομαι, ἠδὲ καὶ ἄλλους,
ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας
γιγνώσκω γὰρ ἄρηα μάχην ἀνὰ κοιρανέοντα·
Τὸν δ' ἠμείβετ' ἔπειτα θεά, γλαυκῶπις ἀθήνη·
τυδεΐδη διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,
μήτε σύ γ' ἄρηα τόν γε δείδιθι, μήτε τιν' ἄλλον
ἀθανάτων· τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι.
ἀλλ' ἄγ' ἐπ' ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους·
τύψον δὲ σχεδίην, μηδ' ἅζεο θοῦρον ἄρηα
τοῦτον μαινόμενον τυκτὸν κακὸν ἀλλοπρόσαλλον.
ὃς πρώην μὲν ἐμοί τε καὶ ἥρῃ, στεῦτ' ἀγορεύων
τρωσὶ μαχήσασθαι, ἀτὰρ ἀργείοισιν ἀρήξειν.

νῦν δὲ μετὰ τρώεσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.
Ὣς φαμένη, σθένελον μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε
χειρὶ πάλιν ἐρύσασ'. ὁ δ' ἄρ' ἐμμαπέως ἀπόρουσε.
ἣ δ' ἐς δίφρον ἔβαινε παραὶ διομήδεα δῖον
ἐμμεμαυῖα θεά· μέγα δ' ἔβραχε φήγινος ἄξων
βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν, ἄνδρα τ' ἄριστον·
λάζετο δὲ μάστιγα καὶ ἡνία παλλὰς ἀθήνη·
αὐτίκ' ἐπ' ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους·
ἤτοι ὁ μὲν περίφαντα πελώριον ἐξενάριξεν·
αἰτωλῶν ὄχ' ἄριστον ὀχησίου ἀγλαὸν υἱόν·
τὸν μὲν ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ ἀθήνη
δῦν' ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος ἄρης·
ὡς δὲ ἴδε βροτολοιγὸς ἄρης διομήδεα δῖον
ἤτοι ὁ μὲν περίφαντα πελώριον αὐτόθ' ἔασεν
κεῖσθαι· ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν·
αὐτὰρ ὁ βῆ ῥ' ἰθὺς διομήδεος ἱπποδάμοιο·
οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
πρόσθεν ἄρης ὠρέξαθ' ὑπὲρ ζυγὸν ἡνία θ' ἵππων
ἔγχεϊ χαλκείῳ, μεμαὼς ἀπὸ θυμὸν ὀλέσσαι·
καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις ἀθήνη
ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.
δεύτερος αὖθ' ὡρμᾶτο βοὴν ἀγαθὸς διομήδης
ἔγχεϊ χαλκείῳ, ἐπέρεισε δὲ παλλὰς, ἀθήνη
νείατον ἐς κενεῶνα, ὅθι ζωννύσκετο μίτρῃ·
τῇ ῥά μιν οὖτα τυχὼν, διὰ δὲ χρόα καλὸν ἔδαψεν·
ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὁ δ' ἔβραχε χάλκεος ἄρης·
ὅσσον τ' ἐννεάχιλοι ἐπίαχον, ἢ δεκάχιλοι
ἀνέρες ἐν πολέμῳ, ἔριδα ξυνάγοντες ἄρηος,
τοὺς δ' ἄρ' ὑπὸ τρόμος εἷλεν ἀχαιούς τε τρῶάς τε
δείσαντας, τόσον ἔβραχ' ἄρης ἆτος πολέμοιο·

οἵη δ' ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ
καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,
τοῖος τυδεΐδῃ διομήδεϊ χάλκεος ἄρης
φαίνεθ' ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.
καρπαλίμως δ' ἵκανε θεῶν ἕδος αἰπὺν ὄλυμπον.
πὰρ δὲ διὶ κρονίωνι καθέζετο θυμὸν ἀχεύων.
δεῖξεν δ' ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς.
καί ῥ' ὀλοφυρόμενος, ἔπεα πτερόεντα προσηύδα:
Ζεῦ πάτερ, οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα
αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
ἀλλήλων ἰότητι χάριν δ' ἄνδρεσσι φέροντες.
σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην
οὐλομένην. ἡ τ' αἰὲν ἀήσυλα ἔργα μέμηλεν.
ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσ' ἐν ὀλύμπῳ
σοί τ' ἐπιπείθονται, καὶ δεδμήμεσθα ἕκαστος.
ταύτην δ' οὔτ' ἔπεϊ προτιβάλλεαι, οὔτέ τι ἔργῳ,
ἀλλ' ἀνιεῖς. ἐπεὶ αὐτὸς ἐγείναο παῖδ' ἀΐδηλον,
ἣ νῦν τυδέος υἱὸν ὑπέρθυμον διομήδεα
μαργαίνειν ἀνέηκεν ἐπ' ἀθανάτοισι θεοῖσι.
κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ' ἐπὶ καρπῷ.
αὐτὰρ ἔπειτ' αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.
ἀλλά μ' ὑπήνεικαν ταχέες πόδες. ἦ τέ κε δηρὸν
αὐτοῦ πήματ' ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,
ἤ κεν ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα ζεύς.
μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.
ἔχθιστος δέ μοι ἐσσὶ θεῶν, οἳ ὄλυμπον ἔχουσιν.
αἰεὶ γάρ τοι ἔρις τε φίλη, πόλεμοί τε, μάχαι τε.
μητρός τοι μένος ἐστὶν ἀάσχετον, οὐκ ἐπιεικτὸν
ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημ' ἐπέεσσιν.

τῷ σ' ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν·
ἀλλ' οὐ μάν σ' ἔτι δηρὸν ἀνέξομαι ἄλγε' ἔχοντα.
ἐκ γὰρ ἐμεῦ γένος ἐσσί· ἐμοὶ δέ σε γείνατο μήτηρ·
εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδ' ἀΐδηλος.
καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος οὐρανιώνων·
Ὣς φάτο· καὶ παιήον' ἀνώγει ἰήσασθαι·
τῷ δ' ἐπὶ παιήων ὀδυνήφατα φάρμακα πάσσων,
ἠκέσατ'· οὐ μὲν γάρ τι καταθνητός γ' ἐτέτυκτο·
ὡς δ' ὅτ' ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
ὑγρὸν ἐόν, μάλα δ' ὦκα περιστρέφεται κυκόωντι,
ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον ἄρηα·
τὸν δ' ἥβη λοῦσεν χαρίεντα δὲ εἵματα ἕσσε·
πὰρ δὲ διὶ κρονίωνι καθέζετο κύδεϊ γαίων·
αἳ δ' αὖθις πρὸς δῶμα διὸς μεγάλοιο νέοντο,
ἥρη τ' ἀργείη, καὶ ἀλαλκομενηῒς ἀθήνη
παύσασαι βροτολοιγὸν ἄρην ἀνδροκτασιάων·

ΥΠΟΘΕΣΙΣ ΤΗΣ·Ζ·ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Τῶν θεῶν ἀποστάντων τῆς μάχης, οἱ ἕλληνες πολλοὺς ἀναιροῦσι τῶν τρώων· ἑλένου δὲ συμβουλεύσαντος, ἕκτωρ εἰς τὴν πόλιν ἄνεισι, καὶ τῇ μητρὶ κελεύει ἑκάβῃ εὔξασθαι τῇ ἀθηνᾷ, καὶ ὑποσχέσθαι αὐτῇ δώδεκα βοῶν θυσίαν, ὅπως τὸν διομήδην ἀποστήσειε τῆς μάχης· τέως δὲ ὄντων αὐτῶν ἐν τῷ πεδίῳ, γλαῦκος καὶ διομήδης ἀναγνωρίσαντες πατρῶαν φιλίαν, διαλλάττουσι τὰ ὅπλα ἀλλήλοις· ἕκτωρ δὲ διαλεχθεὶς τῇ μητρὶ ἑκάβῃ, καὶ τῇ γυναικὶ ἀνδρομάχῃ, σὺν τῷ ἀδελφῷ ἀλεξάνδρῳ εἰς τὸν πόλεμον ἔξεισιν.

ΙΛΙΑΔΟΣ·Ζ·ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ·

Ζῆτα δ' ἄρ' ἀνδρομάχης καὶ ἕκτορος ἐσ' ὀαριστύς·

Τρώων δ' οἰώθη καὶ ἀχαιῶν φύλο
πις αἰνή·
πολλὰ δ' ἄρ' ἔνθα καὶ ἔνθ' ἴθυσε
μάχη πεδίοιο,
ἀλλήλων ἰθυομένων χαλκή-
ρεα δοῦρα,
μεσηγὺς σιμόεντος ἰδὲ ξάνθοιο ῥοάων·
αἴας δὲ πρῶτος τελαμώνιος ἕρκος ἀχαιῶν,
τρώων ῥῆξε φάλαγγα, φόως δ' ἑτάροισιν ἔθηκεν
ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ θρήκεσσι τέτυκτο
υἱὸν εὐσώρου ἀκάμαντ' ἠΰν τε μέγαν τε.
τόν ῥ' ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης·
ἐν δὲ μετώπῳ πῆξε· πέρησε δ' ἄρ' ὀστέον εἴσω
αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσ' ἐκάλυψεν.
ἄξυλον δ' ἄρ' ἔπεφνε βοὴν ἀγαθὸς διομήδης
τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν ἀρίσβῃ
ἀφνειὸς βιότοιο φίλος δ' ἦν ἀνθρώποισιν,
πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων·
ἀλλά οἱ οὔτις τῶν γε τότ' ἤρκεσε λυγρὸν ὄλεθρον·
πρόσθεν ὑπαντιάσας, ἀλλ' ἄμφω θυμὸν ἀπηύρα,
αὐτὸν καὶ θεράποντα καλήσιον, ὅς ῥα τόθ' ἵππων
ἔσκεν ὑφηνίοχος· τὼ δ' ἄμφω γαῖαν ἐδύτην·
δρῆσον δ' εὐρύαλος καὶ ὀφέλτιον ἐξενάριξεν·
βῆ δὲ μετ' αἴσηπον καὶ πήδασον, οὕς ποτε νύμφη
νηῒς ἀβαρβαρέη τέκ' ἀμύμονι βουκολίωνι·
βουκολίων δ' ἦν υἱὸς ἀγαυοῦ λαομέδοντος

πρεσβύτατος γενεῇ· σκότιον δέ ἑ γείνατο μήτηρ.
ποιμαίνων δ' ἐπ' ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ·
ἣ δ' ὑποκυσαμένη, διδυμάονε γείνατο παῖδε.
καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα,
μηκιστηϊάδης, καὶ ἀπ' ὤμων τεύχε' ἐσύλα.
ἀστύαλον δ' ἄρ ἔπεφνε μενεπτόλεμος πολυποίτης.
πιδύτην δ' ὀδυσεὺς περκώσιον ἐξενάριξεν,
ἔγχεϊ χαλκείῳ, τεῦκρος δ' ἀρετάονα δῖον.
ἀντίλοχος δ' ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ
νεστορίδης. ἔλατον δὲ ἄναξ ἀνδρῶν ἀγαμέμνων.
ναῖε δὲ σατνιόεντος ἐϋῤῥείταο παρ' ὄχθας
πήδασον αἰπεινήν. φύλακον δ' ἕλε λήϊτος ἥρως
φεύγοντ'. εὐρύπυλος δὲ μελάνθιον ἐξενάριξεν.
ἄδρηστον δ' ἄρ ἔπειτα βοὴν ἀγαθὸς μενέλαος
ζωὸν ἕλ', ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο
ὄζῳ ἐνὶ βλαφθέντε μυρικίνῳ, ἀγκύλον ἅρμα
ἄξαντ' ἐν πρώτῳ ῥυμῷ, αὐτὼ μὲν ἐβήτην
πρὸς πόλιν, ἧπερ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο.
αὐτὸς δ' ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα. πὰρ δέ οἱ ἔστη
ἀτρείδης μενέλαος, ἔχων δολιχόσκιον ἔγχος.
ἄδρηστος δ' ἄρ ἔπειτα λαβὼν ἐλίσσετο γούνων.
ζώγρει ἀτρέος υἱέ. σὺ δ' ἄξια δέξαι ἄποινα.
πολλὰ δ' ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται,
χαλκός τε, χρυσός τε, πολύκμητός τε σίδηρος.
τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα,
εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτο ἐπὶ νηυσὶν ἀχαιῶν.
Ὣς φάτο. τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε.
καὶ δή μιν τάχ' ἔμελλε θοὰς ἐπὶ νῆας ἀχαιῶν
δώσειν ᾧ θεράποντι καταξέμεν, ἀλλ' ἀγαμέμνων

ἀντίος

ἀντίος ἦλθε θέων. καὶ ὁμοκλήσας, ἔπος ηὔδα
Ὦ πέπον, ὦ μενέλαε, τίη δὲ σὺ κήδεαι οὕτως
ἀνδρῶν. ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον
πρὸς τρώων, τῶν, μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,
χεῖράς θ' ἡμετέρας· μηδ' ὅντινα γαστέρι μήτηρ
κοῦρον ἐόντα φέροι· μηδ' ὃς φύγοι, ἀλλ' ἅμα πάντες
ἰλίου ἐξαπολοίατ' ἀκήδεστοι καὶ ἄφαντοι·
Ὣς εἰπὼν, ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως,
αἴσιμα παρειπών· ὁ δ' ἀπὸ ἕθεν ὤσατο χειρί
ἥρω' ἄδρηστον· τὸν δὲ κρείων ἀγαμέμνων
οὖτα κατὰ λαπάρην· ὁ δ' ἀνετράπετ'· ἀτρείδης δὲ
λὰξ ἐνστήθεσι βὰς, ἐξέσπασε μείλινον ἔγχος·
νέστωρ δ' ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
ὦ φίλοι ἥρωες δαναοὶ θεράποντες ἄρηος,
μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθεν
μιμνέτω· ὥς κεν πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται.
ἀλλ' ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι,
νεκροὺς ἂμ πεδίον συλήσετε τεθνειῶτας.
Ὣς εἰπὼν· ὤτρυνε μένος, καὶ θυμὸν ἑκάστου·
ἔνθά κεν αὖτε τρῶες ἀρηϊφίλων ὑπ' ἀχαιῶν
ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
εἰ μὴ ἄρ' αἰνείᾳ τε, καὶ ἕκτορι εἶπε παραστὰς
πριαμίδης ἕλενος, οἰωνοπόλων ὄχ' ἄριστος·
αἰνεία τε, καὶ ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα
τρώων, καὶ λυκίων ἐγκέκλιται, οὕνεκ' ἄριστοι
πᾶσαν ἐπ' ἰθὺν ἐστὲ, μάχεσθαί τε, φρονέειν τε,
στῆτ' αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων,
πάντῃ ἐποιχόμενοι, πρὶν αὖτ' ἐν χερσὶ γυναικῶν
φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι·
αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,

ἡμεῖς μὲν δαναοῖσι μαχησόμεθ' αὖθι μένοντες,
καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει
ἕκτορ ἀτὰρ σὺ πόλινδε μετέρχεο, εἰπὲ δ' ἔπειτα
μητέρι σῇ καὶ ἐμῇ, ἡ δὲ ξυνάγουσα γεραιάς,
νηὸν ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ
οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο,
πέπλον ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος
εἶναι ἐνὶ μεγάρῳ, καί οἱ πολὺ φίλτατος αὐτῇ,
θεῖναι ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
ἤνις ἠκέστας ἱερευσέμεν· αἴ κ' ἐλεήσῃ
ἄστυ τε, καὶ τρώων ἀλόχους, καὶ νήπια τέκνα,
αἴ κεν τυδέος υἱὸν ἀπόσχῃ ἰλίου ἱρῆς,
ἄγριον αἰχμητὴν, κρατερὸν μήστωρα φόβοιο,
ὃν δὴ ἐγὼ κάρτιστον ἀχαιῶν φημὶ γενέσθαι·
οὐδ' ἀχιλῆά ποθ' ὧδέ γ' ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,
ὅν πέρ φασι θεᾶς ἐξ ἔμμεναι· ἀλλ' ὅδε λίην
μαίνεται οὐδέ τις οἱ δύναται μένος ἰσοφαρίζειν.
Ὣς ἔφαθ'· ἕκτωρ δ' οὔτι κασιγνήτῳ ἀπίθησεν.
αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
πάλλων δ' ὀξέα δοῦρα, κατὰ στρατὸν ᾤχετο πάντῃ,
ὀτρύνων μαχέσασθαι. ἔγειρε δὲ φύλοπιν αἰνήν.
οἱ δ' ἐλελίχθησαν, καὶ ἐναντίοι ἔσταν ἀχαιῶν.
ἀργεῖοι δ' ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο.
φὰν δέ τιν' ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος
τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.
ἕκτωρ δὲ τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
Τρῶες ὑπέρθυμοι, τηλεκλειτοί τ' ἐπίκουροι,
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
ὄφρ' ἂν ἐγὼ βείω ποτὶ ἴλιον, ἠδὲ γέρουσιν

εἴπω βουλευτῇσι, καὶ ἡμετέρῃς ἀλόχοισι
δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δ' ἑκατόμβας·
Ὣς ἄρα φωνήσας, ἀπέβη κορυθαίολος Ἕκτωρ
ἀμφὶ δέ μιν σφυρὰ τύπτε, καὶ αὐχένα δέρμα κελαινόν,
ἄντυξ, ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
γλαῦκος δ' ἱππολόχοιο πάϊς, καὶ τυδέος υἱὸς,
ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς διομήδης·
τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;
οὐ μὲν γάρ ποτ' ὄπωπα μάχῃ ἐνὶ κυδιανείρῃ
τοπρίν. ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων
σῷ θάρσει· ὅτ' ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·
δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν
εἰ δέ τις ἀθανάτων γε κατ' οὐρανοῦ εἰλήλουθας
οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην
οὐ δὲ γὰρ οὐδὲ δρύαντος υἱὸς κρατερὸς λυκόοργος
δὴν ἦν· ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·
ὅς ποτε μαινομένοιο διωνύσοιο τιθήνας
σεῦε κατ' ἠγάθεον νυσήϊον· αἱ δ' ἅμα πᾶσαι
θύσθλα χαμαὶ κατέχευαν ὑπ' ἀνδροφόνοιο λυκούργου,
θεινόμεναι βουπλῆγι. διώνυσος δὲ φοβηθεὶς,
δύσεθ' ἁλὸς κατὰ κῦμα· θέτις δ' ὑπεδέξατο κόλπῳ
δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.
τῷ μὲν ἔπειτ' ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,
καί μιν τυφλὸν ἔθηκε κρόνου πάϊς· οὐδ' ἄρ' ἔτι δὴν
ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν.
οὐδ' ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.
εἰ δέ τίς ἐσσι βροτῶν, οἳ ἀρούρης καρπὸν ἔδουσιν,
ἆσσον ἴθ', ὥς κεν θᾶσσον ὀλέθρου πείραθ' ἵκηαι.

Τὸν δ' αὖθ' ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·
τυδεΐδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις;
οἵη περ φύλλων γενεὴ, τοιήδε καὶ ἀνδρῶν·
φύλλα τὰ μέν τ' ἄνεμος χαμάδις χέει· ἄλλα δέ θ' ὕλη
τηλεθόωσα φύει. ἔαρος δ' ἐπιγίνεται ὥρη·
ὣς ἀνδρῶν γενεὴ, ἡ μὲν φύει· ἡ δ' ἀπολήγει·
εἰ δ' ἐθέλεις καὶ ταῦτα δαήμεναι· ὄφρ' εὖ εἰδῇς
ἡμετέρην γενεὴν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν,
Ἔστι πόλις ἐφύρη μυχῷ ἄργεος ἱπποβότοιο·
ἔνθα δὲ σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ' ἀνδρῶν,
σίσυφος αἰολίδης· ὃ δ' ἄρα γλαῦκον τέκεθ' υἱόν·
αὐτὰρ γλαῦκος ἔτικτεν ἀμύμονα βελλεροφόντην·
τῷ δὲ θεοὶ κάλλος τε, καὶ ἠνορέην ἐρατεινὴν
ὤπασαν· ἀτάρ οἱ προῖτος κακ' ἐμήσατο θυμῷ,
ὅς ῥ' ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν
ἀργείων· ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε·
τῷ δὲ γυνὴ προίτου ἐπεμήνατο δῖ' ἄντεια
κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔτι
πεῖθ' ἀγαθὰ φρονέοντα δαΐφρονα βελλεροφόντην·
ἡ δὲ ψευσαμένη, προῖτον βασιλῆα προσηύδα·
τεθναίης ὦ προῖτ' · ἢ κάκτανε βελλεροφόντην,
ὅς μ' ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ·
Ὣς φάτο· τὸν δ' ἄνακτα χόλος λάβεν, οἷον ἄκουσε·
κτεῖναι μέν ῥ' ἀλέεινε σεβάσσατο γὰρ τόγε θυμῷ·
πέμπε δέ μιν λυκίηνδ' ἐπόρεν δ' ὅγε σήματα λυγρά,
γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά·
δεῖξαι δ' ἠνώγει ᾧ πενθερῷ, ὄφρ' ἀπόλοιτο·
αὐτὰρ ὁ βῆ λυκίηνδε θεῶν ὑπ' ἀμύμονι πομπῇ·
ἀλλ' ὅτε δὴ λυκίην ἷξεν, ξάνθον τε ῥέοντα,
προφρονέως μιν τῖεν ἄναξ λυκίης εὐρείης.

ἐννῆμαρ ξείνισε· καὶ ἐννέα βοῦς ἱέρευσεν·
ἀλλ' ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος ἠώς,
καὶ τότε μιν ἐρέεινε, καὶ ᾔτεε σῆμα ἰδέσθαι,
ὅττί ῥά οἱ γαμβροῖο παρὰ προίτοιο φέροιτο.
αὐτὰρ ἐπειδὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,
πρῶτον μὲν ῥα χίμαιραν ἀμαιμακέτην ἐκέλευσε
πεφνέμεν· ἡ δ' ἄρ' ἔην θεῖον γένος, οὐδ' ἀνθρώπων·
πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.
καὶ τὴν μὲν κατέπεφνε, θεῶν τεράεσσι πιθήσας.
δεύτερον αὖ, σολύμοισι μαχέσατο κυδαλίμοισι.
καρτίστην δὴ τήνγε μάχην φάτο δύμεναι ἀνδρῶν·
τὸ τρίτον, αὖ, κατέπεφνεν ἀμαζόνας ἀντιανείρας·
τῷ δ' ἄρ' ἀνερχομένῳ, πυκινὸν δόλον ἄλλον ὕφαινε.
κρίνας ἐκ λυκίης εὐρείης φῶτας ἀρίστους,
εἷσε λόχον· τοὶ δ' οὔτι πάλιν οἶκονδε νέοντο·
πάντας γὰρ κατέπεφνεν ἀμύμων βελλεροφόντης·
ἀλλ' ὅτε δὴ γίνωσκε θεοῦ γόνον ἠῢν ἐόντα,
αὐτοῦ μιν κατέρυκε· δίδου δ' ὅγε θυγατέρα ἥν·
δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·
καί μεν οἱ λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων,
καλὸν, φυταλιῆς, καὶ ἀρούρης, ὄφρα νέμοιτο·
ἡ δ' ἔτεκε τρία τέκνα δαΐφρονι βελλεροφόντῃ,
ἴσανδρόν τε, καὶ ἱππόλοχον, καὶ λαοδάμειαν.
λαοδαμείῃ μὲν, παρελέξατο μητίετα ζεύς·
ἡ δ' ἔτεκ' ἀντίθεον σαρπηδόνα χαλκοκορυστήν.
ἀλλ' ὅτε δὴ κἀκεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,
ἤτοι ὃ, κὰπ πεδίον τὸ ἀλήϊον οἶος ἀλᾶτο,
ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·
ἴσανδρον δέ οἱ υἱὸν ἄρης ἆτος πολέμοιο,

μαρνάμενον σολύμοισι κατέκτανε κυδαλίμοισι·
τὴν δὲ χολωσαμένη χρυσήνιος ἄρτεμις ἔκτα.
ἱππόλοχος δέ μ' ἔτικτε, καὶ ἐκ τοῦ, φημὶ γενέσθαι.
πέμπε δέ μ' ἐς τροίην. καί μοι μάλα πόλλ' ἐπέτελλεν
αἰὲν ἀριστεύειν, καὶ ὑπείροχον ἔμμεναι ἄλλων,
μὴ δὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγ' ἄριστοι
ἔν τ' ἐφύρῃ ἐγένοντο, καὶ ἐν λυκίῃ εὐρείῃ·
ταύτης τοι γενεῆς τε, καὶ εὔχομαι αἵματος εἶναι.
Ὣς φάτο. γήθησεν δὲ βοὴν ἀγαθὸς διομήδης.
ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ.
αὐτὰρ ὁ μειλιχίοισι προσηύδα ποιμένα λαῶν.
ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός.
οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα βελλεροφόντην
ξείνισ' ἐνὶ μεγάροισιν, ἐείκοσιν ἤματ' ἐρύξας.
οἱ δὲ, καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά.
οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,
βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον.
καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ' ἐμοῖσι.
τυδέα δ' οὐ μέμνημαι, ἐπεί μ' ἔτι τυτθὸν ἐόντα
κάλλιφ', ὅτ' ἐν θήβῃσιν ἀπώλετο λαὸς ἀχαιῶν.
τῷ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος ἄργεϊ μέσσῳ
εἰμί. σὺ δ' ἐν λυκίῃ, ὅτε κεν τῶν δῆμον ἵκωμαι,
ἔγχεα δ' ἀλλήλων ἀλεώμεθα, καὶ δι' ὁμίλου.
πολλοὶ μὲν γὰρ ἐμοὶ τρῶες, κλειτοί τ' ἐπίκουροι
κτείνειν, ὅν κε θεός γε πόρῃ, καὶ ποσσὶ κιχείω.
πολλοὶ δ' αὖ σοὶ ἀχαιοὶ ἐναιρέμεν, ὅν κε δύνηαι.
τεύχεα δ' ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε
γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ' εἶναι.
Ὣς ἄρα φωνήσαντε, καθ' ἵππων ἀΐξαντε,
χεῖράς τ' ἀλλήλων λαβέτην, καὶ πιστώσαντο.

ἔνθ' αὖτε γλαύκῳ κρονίδης φρένας ἐξέλετο ζεὺς,
ὃς πρὸς τυδεΐδην διομήδεα τεύχε' ἄμειβεν·
χρύσεα χαλκείων ἑκατόμβοι' ἐννεαβοίων.
ἕκτωρ δ' ὡς σκαιάς τε πύλας, καὶ φηγὸν ἵκανεν,
ἀμφ' ἄρα μιν τρώων ἄλοχοι θέον, ἠδὲ θύγατρες
εἰρόμεναι παῖδάς τε, κασιγνήτους τε, ἔτας τε,
καὶ πόσιας· ὁ δ' ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει,
πάσας ἑξείης· πολλῇσι δὲ κήδε' ἐφῆπτο.
ἀλλ' ὅτε δὴ πριάμοιο δόμον περικαλλέ' ἵκανε,
ξεστῇς αἰθούσῃσι τετυγμένον, αὐτὰρ ἐν αὐτῷ
πεντήκοντ' ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο,
πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες
κοιμῶντο πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,
κουράων δ' ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς,
δώδεκ' ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο,
πλησίοι ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ
κοιμῶντο πριάμοιο παρ' αἰδοίῃς ἀλόχοισιν,
ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ,
λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·
ἔν τ' ἄρα οἱ φῦ χειρὶ, ἔπος τ' ἔφατ', ἔκ τ' ὀνόμαζε.
Τέκνον, τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;
ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες ἀχαιῶν
μαρνάμενοι περὶ ἄστυ· σὲ δ' ἐνθάδε θυμὸς ἀνῆκεν,
ἐλθόντ' ἐξ ἄκρης πόλιος διῒ χεῖρας ἀνασχεῖν·
ἀλλὰ μέν' ὄφρα κέ τοι μελιηδέα οἶνον ἐνείκω,
ὡς σπείσῃς διῒ πατρὶ, καὶ ἄλλοις ἀθανάτοισι
πρῶτον· ἔπειτα δέ κ' αὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα.
ἀνδρὶ δὲ κεκμηῶτι, μένος μέγα οἶνος ἀέξει·
ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.
Τὴν δ' ἠμείβετ' ἔπειτα μέγας κορυθαίολος ἕκτωρ·

μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,
μή μ' ἀπογυιώσῃς, μένεος δ', ἀλκῆς τε λάθωμαι·
χερσὶ δ' ἀνίπτοισι διὶ λείβειν αἴθοπα οἶνον,
ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ κρονίωνι
αἵματι, καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.
ἀλλὰ σὺ μὲν πρὸς νηὸν ἀθηναίης ἀγελείης
ἔρχεο σὺν θυέεσσιν, ἀολλίσσασα γεραιάς.
πέπλος δ', ὅς τοι χαριέστατος, ἠδὲ μέγιστος
ἔστιν ἐνὶ μεγάρῳ, καί τοι πολὺ φίλτατος αὐτῇ,
τὸν, θὲς ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ,
ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ' ἐλεήσῃ
ἄστυ τε, καὶ τρώων ἀλόχους, καὶ νήπια τέκνα,
αἴ κεν τυδέος υἱὸν ἀπόσχῃ ἰλίου ἱρῆς,
ἄγριον αἰχμητὴν, κρατερὸν μήστωρα φόβοιο.
ἀλλὰ σὺ μὲν πρὸς νηὸν ἀθηναίης ἀγελείης
ἔρχευ· ἐγὼ δὲ πάριν μετελεύσομαι, ὄφρα καλέσσω,
αἴ κ' ἐθέλησ' εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι
γαῖα χάνοι· μέγα γάρ μιν ὀλύμπιος ἔτρεφε πῆμα,
τρωσί τε, καὶ πριάμῳ μεγαλήτορι, τοῖό τε παισίν·
εἰ κεῖνόν γε ἴδοιμι κατελθόντ' ἄϊδος εἴσω,
φαίην κεν φρέν' ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.
Ὣς ἔφαθ'· ἡ δὲ μολοῦσα ποτὶ μέγαρ' ἀμφιπόλοισι
κέκλετο· ταὶ δ' ἄρ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς·
αὐτὴ δ' ἐς θάλαμον κατεβήσετο κηώεντα·
ἔνθ' ἔσαν οἱ πέπλοι παμποίκιλοι, ἔργα γυναικῶν
σιδονίων, τὰς αὐτὸς ἀλέξανδρος θεοειδὴς
ἤγαγε σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,
τὴν ὁδὸν, ἣν ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·
τῶν ἕν' ἀειραμένη ἑκάβη, φέρε δῶρον ἀθήνῃ,

ὃς κάλλιστος ἔην ποικίλμασιν, ἠδὲ μέγιστος·
ἀστὴρ δ' ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
βῆ δ' ἰέναι· πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.
αἳ δ' ὅτε νηὸν ἵκανον ἀθήνης ἐν πόλει ἄκρῃ,
τῇσι θύρας ὤϊξε θεανὼ καλλιπάρῃος,
κισσηῒς, ἄλοχος ἀντήνορος ἱπποδάμοιο·
τὴν γὰρ τρῶες ἔθηκαν ἀθηναίης ἱέρειαν.
αἳ δ' ὀλολυγῇ πᾶσαι ἀθήνῃ χεῖρας ἀνέσχον·
ἣ δ' ἄρα πέπλον ἑλοῦσα θεανὼ καλλιπάρῃος,
θῆκεν ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο·
εὐχομένη δ' ἠρᾶτο διὸς κούρῃ μεγάλοιο,
πότνι' ἀθηναίη ἐρυσίπτολι· δῖα θεάων,
ἆξον δὴ ἔγχος διομήδεος, ἠδὲ καὶ αὐτὸν
πρηνέα δὸς πεσέειν σκαιῶν προπάροιθε πυλάων,
ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ,
ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κ' ἐλεήσῃς
ἄστυ τε, καὶ τρώων ἀλόχους, καὶ νήπια τέκνα.
Ὣς ἔφατ' εὐχομένη· ἀνένευε δὲ παλλὰς ἀθήνη.
ὣς αἳ μέν ῥ' εὔχοντο διὸς κούρῃ μεγάλοιο.
ἕκτωρ δὲ πρὸς δώματ' ἀλεξάνδροιο βεβήκει
καλὰ τά ῥ' αὐτὸς ἔτευξε σὺν ἀνδράσιν, οἳ τότ' ἄριστοι
ἦσαν ἐνὶ τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,
οἵ οἱ ἐποίησαν θάλαμον, καὶ δῶμα, καὶ αὐλήν·
ἐγγύθι τε πριάμοιο, καὶ ἕκτορος, ἐν πόλει ἄκρῃ·
ἔνθ' ἕκτωρ εἰσῆλθε διῒ φίλος· ἐν δ' ἄρα χειρὶ
ἔγχος ἔχεν δεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
αἰχμὴ χαλκείη· περὶ δὲ χρύσεος θέε πόρκης·
τὸν δ' εὗρ' ἐν θαλάμῳ περικαλλέα τεύχε' ἕποντα,
ἀσπίδα, καὶ θώρηκα, καὶ ἀγκύλα τόξ' ἁφόωντα.
ἀργείη δ' ἑλένη μετ' ἄρα δμῳῇσι γυναιξὶν

ἧστο· καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.
Τὸν δ' ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·
δαιμόνι', οὐ μὲν καλὰ χόλον τόνδ' ἔνθεο θυμῷ.
λαοὶ μὲν φθινύθουσι, περὶ πτόλιν, αἰπύ τε τεῖχος
μαρνάμενοι. σέο δ' εἵνεκ' ἀϋτή τε, πτόλεμός τε,
ἄστυ τόδ' ἀμφιδέδηε· σὺ δ' ἂν μαχέσαιο, καὶ ἄλλῳ,
ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.
ἀλλ' ἄνα· μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.
Τὸν δ' αὖτε προσέειπεν ἀλέξανδρος θεοειδής.
ἕκτορ, ἐπεί με κατ' αἶσαν ἐνείκεσας, οὐδ' ὑπὲρ αἶσαν,
τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο, καί μευ ἄκουσον.
οὔτοι ἐγὼ τρώων τόσσον χόλῳ, οὐδὲ νεμέσσι
ἥμην ἐν θαλάμῳ, ἔθελον δ' ἄχεϊ προτραπέσθαι.
νῦν δέ με παρειποῦσ' ἄλοχος μαλακοῖς ἐπέεσσιν
ὅρμησ' ἐς πόλεμον· δοκέει δέ μοι ὧδε, καὶ αὐτῷ
λώϊον ἔσσεσθαι· νίκη δ' ἐπαμείβεται ἄνδρας.
ἀλλ' ἄγε νῦν ἐπίμεινον ἀρήϊα τεύχεα δύω,
ἢ ἴθ'. ἐγὼ δὲ μέτειμι. κιχήσεσθαι δέ σ' ὀΐω.
Ὣς φάτο τὸν δ' οὔτι προσέφη κορυθαίολος ἕκτωρ.
τὸν δ' ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·
δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,
ὥς μ' ὄφελ' ἤματι τῷ, ὅτε με πρῶτον τέκε μήτηρ,
οἴχεσθαι, προφέρουσα κακὴ ἀνέμοιο θύελλα·
εἰς ὄρος, ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,
ἔνθά με κῦμ' ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
αὐτὰρ ἐπεὶ τάδε γ' ὧδε θεοὶ κακὰ τεκμήραντο,
ἀνδρὸς ἔπειτ' ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,
ὃς ῥ' ᾔδη νέμεσίν τε, καὶ αἴσχεα πόλλ' ἀνθρώπων.
τούτῳ δ' οὔτ' ἂρ νῦν φρένες ἔμπεδοι, οὔτ' ἂρ ὀπίσσω
ἔσσονται· τῶ κέν μιν ἐπαυρήσεσθαι ὀΐω.

ἀλλ' ἄγε νῦν εἴσελθε, καὶ ἕζεο τῷδ' ἐπὶ δίφρῳ
δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν,
εἵνεκ' ἐμεῖο κυνὸς, καὶ ἀλεξάνδρου ἕνεκ' ἄτης·
οἷσιν ἐπὶ ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω
ἀνθρώποισι πελώμεθ' ἀοίδιμοι ἐσσομένοισι.
Τήν δ' ἠμείβετ' ἔπειτα μέγας κορυθαίολος ἕκτωρ·
μή με κάθιζ' ἑλένη φιλέουσά περ, οὐδέ με πείσεις·
ἤδη γάρ μοι θυμὸς ἐπέσσυται, ὄφρ' ἐπαμύνω
τρώεσσ', οἳ μέγ' ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.
ἀλλὰ σύ γ' ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτὸς,
ὥς κεν ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.
καὶ γὰρ ἐγὼν οἶκον δ' ἐλεύσομαι, ὄφρ' ἂν ἴδωμαι
οἰκῆας, ἄλοχόν τε φίλην, καὶ νήπιον υἱόν.
οὐ γάρ τ' οἶδ' εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,
ἢ ἤδη μ' ὑπὸ χερσὶ θεοὶ δαμόωσιν ἀχαιῶν.
ὣς ἄρα φωνήσας, ἀπέβη κορυθαίολος ἕκτωρ.
αἶψα δ' ἔπειθ' ἵκανε δόμους εὖ ναιετάοντας.
οὐδ' εὗρ' ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,
ἀλλ' ἥ γε σὺν παιδὶ, καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ
πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
ἕκτωρ δ' ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν,
ἔστη ἐπ' οὐδὸν ἰὼν, μετὰ δὲ δμωῇσιν ἔειπεν·
εἰ δ' ἄγε μοι δμωαὶ νημερτέα μυθήσασθε·
πῇ ἔβη ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο,
ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων, ἐϋπέπλων,
ἢ ἐς ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
τρωαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται.
Τόν δ' αὖτ' ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν.
ἕκτορ, ἐπεὶ μάλ' ἄνωγας ἀληθέα μυθήσασθαι
οὔτε πῃ ἐς γαλόων, οὔτ' εἰνατέρων ἐϋπέπλων

οὔτ' ἐς ἀθηναίης ἐξοίχεται, ἔνθα περ ἄλλαι
τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,
ἀλλ' ἐπὶ πύργον ἔβη μέγαν ἰλίου· οὕνεκ' ἄκουσε
τείρεσθαι τρῶας· μέγα δὲ κράτος εἶναι ἀχαιῶν.
ἡ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη, ἀφικάνει,
μαινομένῃ ἐϊκυῖα φέρει δ' ἅμα παῖδα τιθήνη.
ἦ ῥα γυνὴ ταμίη, ὁ δ' ἀπέσσυτο δώματος ἕκτωρ
τὴν αὐτὴν ὁδὸν, αὖτις ἐϋκτιμένας κατ' ἀγυιάς.
εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
σκαιάς· τῇ, γὰρ ἔμελλε διεξίεναι πεδίονδε,
ἔνθ' ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα
ἀνδρομάχη θυγάτηρ μεγαλήτορος ἠετίωνος·
ἠετίων, ὃς ἔναιεν ὑποπλάκῳ ὑληέσσῃ,
θήβῃ ὑποπλακίῃ, κιλίκεσσ' ἄνδρεσσιν ἀνάσσων·
τοῦ περ δὴ θυγάτηρ ἔχεθ' ἕκτορι χαλκοκορυστῇ,
ἥ οἱ ἔπειτ' ἤντησ', ἅμα δ' ἀμφίπολος κίεν αὐτῇ,
παῖδ' ἐπὶ κόλπον ἔχουσ' ἀταλάφρονα, νήπιον αὔτως,
ἑκτορίδην ἀγαπητὸν, ἀλίγκιον ἀστέρι καλῷ.
τόν ῥ' ἕκτωρ καλέεσκε σκαμάνδριον· αὐτὰρ οἱ ἄλλοι,
ἀστυάνακτ'· οἶος γὰρ ἐρύετ' ἴλιον ἕκτωρ·
ἤτοι ὁ μὲν, μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·
ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα.
ἔν τ' ἄρα οἱ φῦ χειρὶ, ἔπος τ' ἔφατ', ἔκ τ' ὀνόμαζε.
Δαιμόνιε, φθίσει σε τὸ σὸν μένος, οὐδ' ἐλεαίρεις
παῖδά τε νηπίαχον καὶ ἔμ' ἄμμορον, ἣ τάχα χήρη
σεῦ ἔσομαι τάχα γάρ σε κατακτανέουσιν ἀχαιοὶ,
πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη,
σεῦ ἀφαμαρτούσῃ, χθόνα δύμεναι· οὐ γὰρ ἔτ' ἄλλη
ἔσται θαλπωρὴ, ἐπεὶ ἂν σύγε πότμον ἐπίσπῃς,
ἀλλ' ἄχε'· οὐδέ μοι ἔστι πατὴρ, καὶ πότνια μήτηρ.

ἤτοι γὰρ πατέρ' ἁμὸν ἀπέκτανε δῖος ἀχιλλεὺς,
ἐκ δὲ πόλιν πέρσεν κιλίκων εὖ ναιετάωσαν,
θήβην ὑψίπυλον, κατὰ δ' ἔκτανεν ἠετίωνα·
οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τόγε θυμῷ,
ἀλλ' ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν·
ἠδ' ἐπὶ σῆμ' ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν
νύμφαι ὀρεστιάδες κοῦραι διὸς αἰγιόχοιο·
οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν·
οἱ μὲν, πάντες ἰῷ κίον ἤματι ἄϊδος εἴσω·
πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος ἀχιλλεὺς·
βουσὶν ἐπ' εἰλιπόδεσσι, καὶ ἀργεννῇς ὀΐεσσι·
μητέρα δ', ἣ βασίλευεν ὑποπλάκῳ ὑληέσσῃ,
τὴν ἐπεὶ ἂρ δεῦρ' ἤγαγ' ἅμ' ἄλλοισι κτεάτεσσιν,
ἂψ ὅγε τὴν, ἀπέλυσε, λαβὼν ἀπερείσι' ἄποινα.
πατρὸς δ' ἐν μεγάροισι βάλ' ἄρτεμις ἰοχέαιρα.
ἕκτορ· ἀτὰρ σύ μοι ἐσσὶ πατὴρ, καὶ πότνια μήτηρ,
ἠδὲ κασίγνητος· σὺ δέ μοι θαλερὸς παρακοίτης·
ἀλλ' ἄγε νῦν ἐλέαιρε, καὶ αὐτοῦ μίμν' ἐπὶ πύργῳ,
μὴ παῖδ' ὀρφανικὸν θείης, χήρην τε γυναῖκα·
λαὸν δὲ στῆσον παρ' ἐρινεὸν, ἔνθα μάλιστα
ἀμβατός ἐστι πόλις, καὶ ἐπίδρομον ἔπλετο τεῖχος·
τρὶς γὰρ τῇγ' ἐλθόντες ἐπειρήσανθ' οἱ ἄριστοι,
ἀμφ' αἴαντε δύω· καὶ ἀγακλυτὸν ἰδομενῆα,
ἠδ' ἀμφ' ἀτρείδας, καὶ τυδέος ἄλκιμον υἱόν·
ἤπου τίς σφιν ἔνισπε θεοπροπέων εὖ εἰδώς,
ἤνυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει, καὶ ἀνώγει.
Τὴν δ' αὖτε προσέειπε μέγας κορυθαίολος ἕκτωρ·
ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλ' αἰνῶς
αἰδέομαι τρῶας, καὶ τρῳάδας ἑλκεσιπέπλους,
αἴ κε κακὸς ὥς, νόσφιν ἀλυσκάζω πολέμοιο.

οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
αἰεὶ, καὶ πρώτοισι μετὰ τρώεσσι μάχεσθαι·
ἀρνύμενος πατρός τε μέγα κλέος, ἠδ' ἐμὸν αὐτοῦ.
εὖ μὲν γὰρ τόδε οἶδα κατὰ φρένα, καὶ κατὰ θυμόν,
ἔσσεται ἦμαρ, ὅτ' ἄν ποτ' ὀλώλῃ ἴλιος ἱρή,
καὶ πρίαμος, καὶ λαὸς ἐϋμμελίω πριάμοιο·
ἀλλ' οὔ μοι τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,
οὔτ' αὐτῆς ἑκάβης οὔτε πριάμοιο ἄνακτος,
οὔτε κασιγνήτων· οἵ κεν πολέες τε, καὶ ἐσθλοὶ,
ἐν κονίῃσι πέσοιεν ὑπ' ἀνδράσι δυσμενέεσσιν,
ὅσσον σεῖ', ὅτε κέν τις ἀχαιῶν χαλκοχιτώνων
δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·
καί κεν ἐν ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις·
καί κεν ὕδωρ φορέοις μεσσηΐδος, ἢ ὑπερείης
πόλλ' ἀεκαζομένη· κρατερὴ δ' ἐπικείσετ' ἀνάγκη·
καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·
ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι
τρώων ἱπποδάμων, ὅτε ἴλιον ἀμφὶ μάχοντο·
ὥς ποτέ τις ἐρέει· σοὶ δ' αὖ νέον ἔσσεται ἄλγος
χήτει τοιοῦδ' ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ·
ἀλλά με τεθνειῶτα χυτὴ κατὰ γαῖα καλύπτοι,
πρίν δ' ἔτι σῆς τε βοῆς, σοῦ θ' ἑλκηθμοῖο πυθέσθαι·
Ὣς εἰπὼν, οὗ παιδὸς ὀρέξατο φαίδιμος ἕκτωρ·
ἂψ δ' ὁ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
ἐκλίνθη ἰάχων, πατρὸς φίλου ὄψιν ἀτυχθεὶς,
ταρβήσας χαλκόν τε, ἰδὲ λόφον ἱππιοχαίτην
δεινὸν ἀπ' ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
ἐκ δ' ἐγέλασσε πατήρ τε φίλος, καὶ πότνια μήτηρ.
αὐτίκ' ἀπὸ κρατὸς κόρυθ' εἵλετο φαίδιμος ἕκτωρ.
καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν.

αὐτὰρ ὅ γ' ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσίν,
εἶπεν, ἐπευξάμενος Διΐ τ', ἄλλοισί τε θεοῖσι.
Ζεῦ ἄλλοι τε θεοὶ, δότε δὴ καὶ τόνδε γενέσθαι
παῖδ' ἐμόν· ὡς καὶ ἐγώ περ, ἀριπρεπέα τρώεσσιν,
ὧδε βίην τ' ἀγαθόν· καὶ ἰλίου ἶφι ἀνάσσειν,
καί ποτέ τις εἴπησι πατρός δ' ὅγε πολλὸν ἀμείνων,
ἐκ πολέμου ἀνιόντα· φέροι δ' ἔναρα βροτόεντα,
κτείνας δήϊον ἄνδρα χαρείη δὲ φρένα μήτηρ.
Ὣς εἰπὼν, ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
παῖδ' ἑόν· ἣ δ' ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ,
δακρυόεν γελάσασα. πόσις δ' ἐλέησε νοήσας.
χειρί τέ μιν κατέρεξεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε,
Δαιμονίη· μή μοι τι λίην ἀκαχίζεο θυμῷ.
οὐ γάρ τις μ' ὑπὲρ αἶσαν ἀνὴρ ἄϊδι προϊάψει.
» μοῖραν δ' οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
» οὐ κακὸν, οὐ δέ μεν ἐσθλὸν ἐπὴν τὰ πρῶτα γένηται.
ἀλλ' εἰς οἶκον ἰοῦσα, τὰ σαυτῆς ἔργα κόμιζε,
ἱστόν τ' ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
ἔργον ἐποίχεσθαι. πόλεμος δ' ἄνδρεσσι μελήσει
πᾶσιν. ἐμοὶ δὲ μάλιστα, τοὶ ἰλίῳ ἐγγεγάασιν.
Ὣς ἄρα φωνήσας, κόρυθ' εἵλετο φαίδιμος ἕκτωρ
ἵππουριν. ἄλοχος δὲ φίλη, οἶκον δὲ βεβήκει
ἐντροπαλιζομένη· θαλερὸν κατὰ δάκρυ χέουσα.
αἶψα δ' ἔπειθ' ἵκανε δόμους εὖ ναιετάοντας,
ἕκτορος ἀνδροφόνοιο· κιχήσατο δ' ἔνδοθι πολλὰς
ἀμφιπόλους· τῇσιν δὲ πάσῃσιν ἐνῶρσεν.
αἱ μὲν ἔτι ζωὸν γόον ἕκτορα ᾧ ἐν οἴκῳ
οὐ γάρ μιν ἔτ' ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
ἵξεσθαι, προφυγόντα μένος, καὶ χεῖρας ἀχαιῶν.
οὐ δὲ πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,

ἀλλ' ὅγ' ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ·
σεύατ' ἔπειτ' ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς·
ὡς δ' ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ,
δεσμὸν ἀποῤῥήξας, θείει πεδίοιο κροαίνων,
εἰωθὼς λούεσθαι ἐϋῤῥεῖος ποταμοῖο,
κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
ὤμοις ἀΐσσονται· ὁ δ' ἀγλαΐηφι πεποιθώς·
ῥίμφά ἑ γοῦνα φέρει μετά τ' ἤθεα, καὶ νομὸν ἵππων,
ὣς υἱὸς πριάμοιο πάρις κατὰ περγάμου ἄκρης
τεύχεσι παμφαίνων, ὥς τ' ἠλέκτωρ ἐβεβήκει
καγχαλόων· ταχέες δὲ πόδες φέρον· αἶψα δ' ἔπειτα
ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν· εὖτ' ἄρ ἔμελλε
στρέψεσθ' ἐκ χώρης, ὅθι ᾗ ὀάριζε γυναικί·

Τὸν πρότερος προσέειπεν ἀλέξανδρος θεοειδής·
ἠθεῖ', ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω·
δηθύνων· οὐδ' ἦλθον ἐναίσιμον, ὡς ἐκέλευες·
τὸν δ' ἀπαμειβόμενος προσέφη κορυθαίολος ἕκτωρ·

Δαιμόνι', οὐκ ἄν τίς τοι ἀνὴρ, ὃς ἐναίσιμος εἴη,
ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·
ἀλλὰ ἑκὼν μεθιεῖς τε, καὶ οὐκ ἐθέλεις· τὸ δ' ἐμὸν κῆρ
ἄχνυται ἐν θυμῷ, ὅθ' ὑπὲρ σέθεν αἴσχε' ἀκούω
πρὸς τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο·
ἀλλ' ἴομεν· τὰ δ' ὄπισθεν ἀρεσσόμεθ', αἴ κέ ποθι ζεὺς
δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσιν
κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν,
ἐκ τροίης ἐλάσαντες ἐϋκνήμιδας ἀχαιούς·

ΥΠΟΘΕΣΙΣ

ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Η. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ἕκτωρ σὺν ἀλεξάνδρῳ τῷ ἀδελφῷ κατελθὼν εἰς τὴν μάχην, ἐβοήθει τοῖς τρωσὶ κεκμηκόσιν ἤδη· καὶ συμβουλεύσαντος ἑλένου τοῦ ἀδελφοῦ μάντεως ὄντος, προσκαλεῖται αὐτὸς τίς αὐτῷ βούλοιτο τῶν ἑλλήνων μονομαχῆσαι. πολλῶν δὲ προαιρουμένων, αἴας ὁ τελαμώνιος κληρωθεὶς, συνίσταται· μαχομένους δὲ αὐτοὺς, κήρυκες καταπαύουσι· καὶ νὺξ διαλύει τὴν μάχην, καὶ οἱ μὲν, ἀλλήλοις δῶρα διδόασιν, ἐπικηρυκευσαμένων δὲ τρώων περὶ νεκρῶν ἀναιρέσεως, τὰ αὐτὰ γίνεται παρ' ἀμφοτέροις τοῖς στρατοῖς· οἵ τε ἕλληνες τάφον πολυάνδριον κατασκευάζουσι, καὶ τεῖχος τοῦ ναυστάθμου, ἐφ' ᾧ ὁ ποσειδῶν ἠγανάκτησε· ζεύς τε αὐτοῖς διὰ νυκτὸς σημεῖα οὐκ αἴσια τῶν μελλόντων δείκνυσιν.

ΙΛΙΑΔΟΣ· Η· ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ἦτα δ᾽ αἴας πολέμιζε μόνῳ μόνος ἕκτορι δίῳ·

ὠ Σ εἰπὼν, πυλέων ἐξέσυτο
φαίδιμος ἕκτωρ·
τῷ δ᾽ ἅμ᾽ ἀλέξανδρος κί᾽
ἀδελφεός· ἐν δ᾽ ἄρα θυμῷ
ἀμφότεροι μέμασαν πολεμίζειν, ἠδὲ μάχεσθαι·
ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν
οὖρον, ἐπὴν κεκάμωσιν ἐϋξέστῃσ᾽ ἐλάτῃσι,
πόντον ἐλαύνοντες καμάτῳ δ᾽ ὑπὸ γυῖα λέλυνται·
ὣς ἄρα τὼ τρώεσσιν ἐελδομένοισι φανήτην·
ἔνθ᾽ ἑλέτην ὁ μὲν, υἱὸν ἀρηϊθόοιο ἄνακτος
ἄρνῃ ναιετάοντα μενέσθιον, ὃν κορυνήτης
γείνατ᾽ ἀρηΐθοος, καὶ φιλομέδουσα βοῶπις·
ἕκτωρ δ᾽ ἠϊονῆα βάλ᾽ ἔγχεϊ ὀξυόεντι
αὐχέν᾽, ὑπὸ στεφάνης εὐχάλκου. λῦσε δὲ γυῖα.
γλαῦκος δ᾽ ἱππολόχοιο πάϊς, λυκίων ἀγὸς ἀνδρῶν,
ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην·
δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων,
ὦμον, ὁ δ᾽ ἐξ ἵππων χαμάδις πέσε· λύντο δὲ γυῖα.
Τ ὺς δ᾽ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις ἀθήνη,
ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
βῆ ῥα κατ᾽ οὐλύμποιο καρήνων ἀΐξασα
ἴλιον εἰς ἱρήν· τῇ δ᾽ ἀντίος ὤρνυτ᾽ ἀπόλλων
περγάμου ἐκκατιδών· τρώεσσι δὲ βούλετο νίκην.
ἀλλήλοισι δὲ τώγε συναντέσθην παρὰ φηγῷ.
τὴν πρότερος προσέειπεν ἄναξ διὸς υἱὸς ἀπόλλων·

τίπτε σύ δ' αὖ μεμαυῖα διὸς θύγατερ μεγάλοιο,
ἦλθες ἀπ' οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν·
ἦ ἵνα δὴ δαναοῖσι μάχης ἑτεραλκέα νίκην
δῷς; ἐπεὶ οὔτοι τρῶας ἀπολλυμένους ἐλεαίρεις.
ἀλλ' εἴ μοι τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·
νῦν μὲν παύσωμεν πόλεμον, καὶ δηϊοτῆτα
σήμερον· ὕστερον αὖτε μαχήσοντ', εἰσόκε τέκμωρ
ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ
ὑμῖν ἀθανάτῃσι διαπραθέειν τόδε ἄστυ·
Τὸν δ' αὖθις προσέειπε θεὰ γλαυκῶπις ἀθήνη.
ὧδ' ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτή,
ἦλθον ἀπ' οὐλύμποιο μετὰ τρῶας, καὶ ἀχαιούς.
ἀλλ' ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν
Τὴν δ' αὖτε προσέειπεν ἄναξ διὸς υἱὸς ἀπόλλων·
ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
ἤν τινά που δαναῶν προκαλέσεται οἰόθεν οἶος,
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·
οἱ δέ κ' ἀγασσάμενοι χαλκοκνήμιδες ἀχαιοί,
οἶον ἐπόρσειαν πολεμίζειν ἕκτορι δίῳ.
Ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ γλαυκῶπις ἀθήνη.
τῶν δ' ἕλενος πριάμοιο φίλος παῖς, σύνθετο θυμῷ
βουλὴν· ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι.
στῆ δὲ παρ' ἕκτορ' ἰών, καί μιν πρὸς μῦθον ἔειπεν·
ἕκτορ υἱὲ πριάμοιο, διὶ μῆτιν ἀτάλαντε,
ἦ ῥα νύ μοί τι πίθοιο· κασίγνητος δέ τοι εἰμί·
ἄλλους μὲν κάθισον τρῶας, καὶ πάντας ἀχαιούς·
αὐτὸς δὲ προκάλεσαι ἀχαιῶν ὅστις ἄριστος,
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.
οὐ γάρ πω τοι μοῖρα θανεῖν, καὶ πότμον ἐπισπεῖν·
ὣς γὰρ ἐγὼν ὄπ' ἄκουσα θεῶν αἰειγενετάων·

Ὣς ἔφαθ'· ἕκτωρ δ' αὖτ' ἐχάρη μέγα, μῦθον ἀκούσας·
καί ῥ' ἐς μέσον ἰὼν τρώων, ἀνέεργε φάλαγγας
μέσου δουρὸς ἑλών· τοὶ δ' ἱδρύνθησαν ἅπαντες
κὰδ δ' ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας ἀχαιούς.
κὰδ δ' ἄρ ἀθηναίη τε, καὶ ἀργυρότοξος ἀπόλλων
ἑζέσθην, ὄρνισιν ἐοικότες αἰγυπιοῖσι,
φηγῷ ἐφ' ὑψηλῇ πατρὸς διὸς αἰγιόχοιο,
ἀνδράσι τερπόμενοι. τῶν, δὲ στίχες εἵατο πυκναί,
ἀσπίσι, καὶ κορύθεσσι, καὶ ἔγχεσι πεφρικυῖαι.
οἵη δὲ ζεφύροιο ἐχεύατο πόντον ἔπι, φρίξ,
ὀρνυμένοιο νέον μελάνει δέ τε πόντον ὑπ' αὐτῆς,
τοῖαι ἄρα στίχες εἵατ' ἀχαιῶν τε, τρώων τε
ἐν πεδίῳ· ἕκτωρ δὲ μετ' ἀμφοτέροισιν ἔειπεν.
Κέκλυτέ μευ τρῶες, καὶ ἐϋκνήμιδες ἀχαιοί,
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
ὅρκια μὲν κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,
ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν,
εἰσόκεν ἢ ὑμεῖς τροίην εὔπυργον ἕλητε,
ἢ αὐτοὶ παρὰ νηυσὶ δαμήετε ποντοπόροισιν.
ὑμῖν μὲν γὰρ ἔασιν ἀριστῆες παναχαιῶν,
τῶν, νῦν ὅντινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει,
δεῦρ' ἴτω ἐκ πάντων πρόμος ἔμμεναι ἕκτορι δίῳ.
ὧδε δὲ μυθέομαι. ζεὺς δ' ἄμμ' ἐπιμάρτυρος ἔστω.
εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,
τεύχεα συλήσας, φερέτω κοίλας ἐπὶ νῆας,
σῶμα δὲ οἴκαδ' ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
τρῶες, καὶ τρώων ἄλοχοι λελάχωσι θανόντα.
εἰ δέ κ' ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος ἀπόλλων,
τεύχεα συλήσας, οἴσω ποτὶ ἴλιον ἱρήν,
καὶ κρεμόω ποτὶ νηὸν ἀπόλλωνος ἑκάτοιο.

τὸν, δὲ νέκυν ἐπὶ νῆας ἐϋσέλμους ἀποδώσω,
ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες ἀχαιοί
σῆμά τέ οἱ χώσωσιν ἐπὶ πλατεῖ ἑλλησπόντῳ,
καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων
νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον,
ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος·
ὅν ποτ' ἀριστεύοντα κατέκτανε φαίδιμος ἕκτωρ·
ὥς ποτέ τις ἐρέει· τὸ δ' ἐμὸν κλέος οὔποτ' ὀλεῖται·
Ὣς ἔφαθ'· οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
αἴδεσθεν μὲν ἀνήνασθαι· δεῖσαν δ' ὑποδέχθαι·
ὀψὲ δὲ δὴ μενέλαος ἀνίστατο, καὶ μετέειπε
νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·
ὤ μοι ἀπειλητῆρες ἀχαιΐδες, οὐκ ἔτ' ἀχαιοί,
ἦ μὲν δὴ λώβη τάδε γ' ἔσεται αἰνόθεν αἰνῶς,
εἰ μή τις δαναῶν νῦν ἕκτορος ἀντίος εἶσιν·
ἀλλ' ὑμεῖς μὲν πάντες ὕδωρ, καὶ γαῖα γένοισθε,
ἥμενοι αὖθ' ἕκαστοι ἀκήριοι, ἀκλεὲς αὔτως·
τῷδε δ' ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθεν
νίκης πείρατ' ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν·
Ὣς ἄρα φωνήσας, κατεδύσετο τεύχεα καλά·
ἔνθα κέ τοι μενέλαε φάνη βιότοιο τελευτὴ
ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες ἀχαιῶν·
αὐτός τ' ἀτρείδης εὐρυκρείων ἀγαμέμνων,
δεξιτερῆς ἕλε χειρὸς ἔπος τ' ἔφατ', ἔκ τ' ὀνόμαζεν·
ἀφραίνεις μενέλαε διοτρεφὲς, οὐδέ τί σε χρὴ
ταύτης ἀφροσύνης, ἀνὰ δ' ἴσχεο κηδόμενός περ,
μηδ' ἔθελ' ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι·
ἕκτορι πριαμίδῃ, τόν, τε στυγέουσι καὶ ἄλλοι·
καὶ δ' ἀχιλεὺς τούτῳ γε μάχῃ ἐνὶ κυδιανείρῃ

ἔρριγ' ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.
ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων.
τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν ἀχαιοί.
εἴπερ ἀδειής τ' ἐστὶ, καὶ εἰ μόθου ἐστ' ἀκόρητος,
φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι
δηΐου ἐκ πολέμοιο, καὶ αἰνῆς δηϊοτῆτος.
Ὣς εἰπὼν, παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως
αἴσιμα παρειπών. ὃ δ' ἐπείθετο, τοῦ μὲν ἔπειτα
γηθόσυνοι θεράποντες ἀπ' ὤμων τεύχε' ἕλοντο.
νέστωρ δ' ἀργείοισιν ἀνίστατο, καὶ μετέειπεν.
ὢ πόποι. ἦ μέγα πένθος ἀχαιΐδα γαῖαν ἱκάνει.
ἦ κε μέγ' οἰμώξειε γέρων ἱππηλάτα πηλεύς,
ἐσθλὸς μυρμιδόνων βουληφόρος, ἠδ' ἀγορητής,
ὅς ποτέ μ' εἰρόμενος, μέγ' ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ
πάντων ἀργείων ἐρέων γενεήν τε τόκον τε.
τοὺς, νῦν εἰ πτώσσοντας ὑφ' ἕκτορι πάντας ἀκούσαι,
πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι,
θυμὸν ἀπὸ μελέων δῦναι δόμον ἄϊδος εἴσω.
αἲ γὰρ ζεῦ τε πάτερ, καὶ ἀθηναίη, καὶ ἄπολλον,
ἡβῷμ' ὡς ὅτ' ἐπ' ὠκυρόῳ κελάδοντι μάχοντο
ἀγρόμενοι πύλιοί τε, καὶ ἀρκάδες ἐγχεσίμωροι,
φειᾶς πὰρ τείχεσιν, ἰαρδάνου ἀμφὶ ῥέεθρα.
τοῖσι δ' ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φώς.
τεύχε' ἔχων ὤμοισιν ἀρηϊθόοιο ἄνακτος,
δίου ἀρηϊθόου, τόν, ἐπίκλησιν κορυνήτην
ἄνδρες κίκλησκον, καλλίζωνοί τε γυναῖκες,
οὕνεκ' ἄρ' οὐ τόξοισι μαχέσκετο, δουρί τε μακρῷ,
ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.
τὸν λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,
στεινωπῷ ἐν ὁδῷ, ὅθ' ἄρ' οὐ κορύνη οἱ ὄλεθρον

χραῖσμε σιδηρέη· πρὶν γὰρ λυκόοργος ὑποφθὰς,
δουρὶ μέσον περόνησεν. ὁ δ' ὕπτιος οὔδει ἐρέσθη.
τεύχεα τ' ἐξενάριξε, τά οἱ πόρε χάλκεος ἄρης.
καὶ τὰ, μὲν αὐτὸς ἔπειτ' ἐφόρει μετὰ μῶλον ἄρηος.
αὐτὰρ ἐπεὶ λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,
δῶκεν δ' ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι,
τοῦ, ὅγε τεύχε' ἔχων, προκαλίζετο πάντας ἀρίστους.
οἱ δὲ, μάλ' ἐτρόμεον, καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη.
ἀλλ' ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
θάρσεϊ ᾧ. γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων.
καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος ἀθήνη.
τόν δὴ μήκιστον, καὶ κάρτιστον κτάνον ἄνδρα.
πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα, καὶ ἔνθα.
εἴθ' ὡς ἡβώοιμι· βίη δέ μοι ἔμπεδος εἴη.
τῷ κε τάχ' ἀντήσειε μάχης κορυθαίολος ἕκτωρ.
ὑμέων δ' οἵ περ ἔασιν ἀριστῆες παναχαιῶν,
οὐδ' οἳ προφρονέως μέμαθ' ἕκτορος ἀντίον ἐλθεῖν.
Ὣς νείκεσσ' ὁ γέρων. οἱ δ' ἐννέα πάντες ἀνέσταν.
ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν ἀγαμέμνων·
τῷ δ' ἐπὶ, τυδείδης ὦρτο κρατερὸς διομήδης.
τοῖσι δ' ἐπ' αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν.
τοῖσι δ' ἐπ' ἰδομενεὺς, καὶ ὀπάων ἰδομενῆος
μηριόνης, ἀτάλαντος ἐνυαλίῳ ἀνδρειφόντῃ.
τοῖσι δ' ἐπ' εὐρύπυλος εὐαίμονος ἀγλαὸς υἱός.
ἂν δὲ θόας ἀνδραιμονίδης, καὶ δῖος ὀδυσσεύς.
πάντες ἄρ' οἵ γ' ἔθελον πολεμίζειν ἕκτορι δίῳ.
τοῖσι δ' αὖτις μετέειπε γερήνιος ἱππότα νέστωρ.
Κλήρῳ νῦν πεπάλαχθε διαμπερὲς, ὅς κε λάχῃσι·
οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας ἀχαιούς
καὶ δ' αὐτὸς ὃν θυμὸν ὀνήσεται, αἴ κε φύγῃσι

δηΐου ἐκ πολέμοιο, καὶ αἰνῆς δηϊοτῆτος·
Ὣς ἔφαθ᾽· οἱ δὲ, κλῆρον ἐσημήναντο ἕκαστος,
ἐν δ᾽ ἔβαλον κυνέῃ ἀγαμέμνονος ἀτρείδαο.
λαοὶ δ᾽ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·
ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
ζεῦ πάτερ, ἢ αἴαντα λαχεῖν, ἢ τυδέος υἱὸν,
ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο μυκήνης·
Ὣς ἄρ᾽ ἔφαν· πάλλεν δὲ γερήνιος ἱππότα νέστωρ·
ἐκ δ᾽ ἔθορε κλῆρος κυνέης, ὃν ἄρ᾽ ἤθελον αὐτοί·
αἴαντος· κῆρυξ δὲ φέρων ἀν᾽ ὅμιλον ἁπάντῃ
δεῖξ᾽ ἐνδέξια πᾶσιν ἀριστήεσσιν ἀχαιῶν·
οἱ δ᾽ οὐ γινώσκοντες, ἀπηνήναντο ἕκαστος·
ἀλλ᾽ ὅτε δὴ τὸν ἵκανε, φέρων ἀν᾽ ὅμιλον ἁπάντῃ,
ὅς μιν ἐπιγράψας, κυνέῃ βάλε φαίδιμος αἴας,
ἤτοι ὑπέσχεθε χεῖρ᾽· ὁ δ᾽ ἄρ᾽ ἔμβαλεν, ἄγχι παραστάς·
γνῶ δὲ κλήρου σῆμα ἰδὼν, γήθησε δὲ θυμῷ·
τὸν, μὲν πὰρ πόδ᾽ ἑὸν χαμάδις βάλε, φώνησέν τε·
Ὦ φίλοι, ἤτοι κλῆρος ἐμὸς, χαίρω δὲ καὶ αὐτὸς
θυμῷ· ἐπεὶ δοκέω νικησέμεν ἕκτορα δῖον·
ἀλλ᾽ ἄγετ᾽, ὄφρ᾽ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,
τόφρ᾽ ὑμεῖς εὔχεσθε διῒ κρονίωνι ἄνακτι
σιγῇ ἐφ᾽ ὑμείων· ἵνα μὴ τρῶες πεπύθωνται,
ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔτινα δείδιμεν ἔμπης·
οὐ γάρτις με βίηγε ἑκὼν ἀέκοντα δίηται,
οὐδέ τ᾽ ἀϊδρείῃ, ἐπεὶ οὐδ᾽ ἐμὲ νήϊδά γ᾽ οὕτως
ἔλπομαι ἐν σαλαμῖνι γενέσθαι, τετραφέμεν τε·
Ὣς ἔφαθ᾽· οἱ δ᾽ εὔχοντο διῒ κρονίωνι ἄνακτι·
ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
ζεῦ πάτερ, ἴδηθεν μεδέων, κύδιστε, μέγιστε,
δὸς νίκην αἴαντι, καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·

εἰ δὲ καὶ ἕκτορά περ φιλέεις, καὶ κήδεαι αὐτοῦ,
ἴσην ἀμφοτέροισι βίην, καὶ κῦδος ὄπασον·
Ὣς ἄρ' ἔφαν· αἴας δὲ κορύσσετο νώροπι χαλκῷ·
αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχη,
σεύατ' ἔπειθ' οἷός τε πελώριος ἔρχεται ἄρης,
ὅς τ' εἶσιν πόλεμόνδε μετ' ἀνέρας, οὕς τε κρονίων
θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι,
τοῖος ἄρ' αἴας ὦρτο πελώριος, ἕρκος ἀχαιῶν,
μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν
ἤϊε μακρὰ βιβὰς, κραδάων δολιχόσκιον ἔγχος·
τὸν δὲ καὶ ἀργεῖοι μέγ' ἐγήθεον εἰσορόωντες·
τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,
ἕκτορί τ' αὐτῷ θυμὸς ἐνὶ στήθεσι πάτασσεν·
ἀλλ' οὔπως ἔτι εἶχεν ὑποτρέσαι, οὐδ' ἀναδῦναι
ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ·
αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,
χάλκεον, ἑπταβόειον, ὅ οἱ τυχίος κάμε τεύχων,
σκυτοτόμων ὄχ' ἄριστος ὕλῃ ἔνι οἰκία ναίων·
ὅς οἱ ἐποίησεν σάκος αἰόλον, ἑπταβόειον
ταύρων ζατρεφέων· ἐπὶ δ' ὄγδοον ἤλασε χαλκόν·
τὸ, πρόσθεν στέρνοιο φέρων τελαμώνιος αἴας,
στῆ ῥα μάλ' ἕκτορος ἐγγύς· ἀπειλήσας δὲ προσηύδα·
ἕκτορ, νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
οἷοι καὶ δαναοῖσιν ἀριστῆες μετέασι,
καὶ μετ' ἀχιλλῆα ῥηξήνορα, θυμολέοντα.
ἀλλ' ὁ μὲν, ἐν νήεσσι κορωνίσι, ποντοπόροισι
κεῖτ' ἀπομηνίσας ἀγαμέμνονι ποιμένι λαῶν·
ἡμεῖς δ' εἰμὲν τοῖοι, οἳ ἂν σέθεν ἀντιάσαιμεν,
καὶ πολέες· ἀλλ' ἄρχε μάχης, ἠδὲ πτολέμοιο·
Τὸν δ' αὖτε προσέειπε μέγας κορυθαίολος ἕκτωρ·

αἶαν διογενὲς, τελαμώνιε, κοίρανε λαῶν,
μήτι μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε,
ἠὲ γυναικὸς ἣ οὐκ οἶδε πολεμήϊα ἔργα·
αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τ', ἀνδροκτασίας τε.
οἶδ' ἐπὶ δεξιὰ, οἶδ' ἐπ' ἀριστερὰ νωμῆσαι βῶν
ἀζαλέην, τό μοι ἐστὶ ταλαύριον πολεμίζειν·
οἶδα δ' ἐπαΐξαι μόθον ἵππων ὠκειάων.
οἶδα δ' ἐνὶ σταδίῳ δηΐῳ μέλπεσθαι ἄρηϊ·
ἀλλ' οὐ γάρ σ' ἐθέλω βαλέειν τοιοῦτον ἐόντα,
λάθρη ὀπιπεύσας· ἀλλ' ἀμφαδὸν αἴ κε τύχοιμι·
ἦ ῥά· καὶ ἀμπεπαλὼν, προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν αἴαντος δεινὸν σάκος ἑπταβόειον,
ἀκρότατον κατὰ χαλκὸν, ὃς ὄγδοος ἦεν ἐπ' αὐτῷ·
ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής·
ἐν τῇ δ' ἑβδομάτη, ῥινῷ σχέτο· δεύτερος αὖτε
αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλε πριαμίδαο κατ' ἀσπίδα πάντοσ' ἴσην,
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
ἔγχος· ὁ δ' ἐκλίνθη, καὶ ἀλεύατο κῆρα μέλαιναν·
τὼ δ' ἐκσπασαμένω δολίχ' ἔγχεα χερσὶν ἅμ' ἄμφω,
σὺν ῥ' ἔπεσον, λείουσιν ἐοικότες ὠμοφάγοισιν,
ἢ συσὶ κάπροισι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν·
πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,
οὐδ' ἔρρηξε χαλκὸν, ἀνεγνάμφθη δέ οἱ αἰχμή·
αἴας δ' ἀσπίδα νύξεν ἐπάλμενος· ἡ δὲ διαπρὸ
ἤλυθεν ἐγχείη· στυφέλιξε δέ μιν μεμαῶτα·
τμήδην δ' αὐχέν' ἐπῆλθε· μέλαν δ' ἀνεκήκιεν αἷμα·
ἀλλ' οὐδ' ὧς, ἀπέληγε μάχης κορυθαίολος ἕκτωρ·

ἀλλ' ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ
κείμενον ἐν πεδίῳ μέλανα, τρηχύν τε, μέγαν τε·
τῷ, βάλεν αἴαντος δεινὸν σάκος ἑπταβόειον,
μέσσον ἐπομφάλιον· περιήχησε δ' ἄρα χαλκός·
δεύτερος αὖτ' αἴας, πολὺ μείζονα λᾶαν ἀείρας,
ἧκ' ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν' ἀπέλεθρον·
εἴσω δ' ἀσπίδ' ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ·
βλάψε δέ οἱ φίλα γούναθ', ὁ δ' ὕπτιος ἐξετανύσθη,
ἀσπίδι ἐγχριμφθείς, τὸν δ' αἶψ' ὤρθωσεν ἀπόλλων·
καί νύ κε δὴ ξιφέεσσ' αὐτοσχεδὸν οὐτάζοντο
εἰ μὴ κήρυκες διὸς ἄγγελοι, ἠδὲ, καὶ ἀνδρῶν,
ἦλθον· ὁ μὲν τρώων ὁ δ' ἀχαιῶν χαλκοχιτώνων,
ταλθύβιός τε, καὶ ἰδαῖος, πεπνυμένω ἄμφω·
μέσσῳ δ' ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον
κῆρυξ ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·
μηκέτι παῖδε φίλω πολεμίζετε, μὴ δὲ μάχεσθον·
ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα ζεύς·
ἄμφω δ' αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες·
» νὺξ δ' ἤδη τελέθει, ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι·
Τὸν δ' ἀπαμειβόμενος προσέφη τελαμώνιος αἴας·
ἰδαῖ' ἕκτορι ταῦτα κέλευέ τε μυθήσασθαι·
αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους·
ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι, εἴπερ ἂν ὅγε·
Τὸν δ' αὖτε προσέειπε μέγας κορυθαίολος ἕκτωρ·
αἶαν, ἐπεί τοι δῶκε θεὸς μέγεθός τε, βίην τε,
καὶ πινυτήν, περὶ δ' ἔγχει ἀχαιῶν φέρτατός ἐσσι,
νῦν μὲν παυσώμεσθα μάχης, καὶ δηϊοτῆτος
σήμερον, ὕστερον αὖτε μαχησόμεθ', εἰσόκε δαίμων
ἄμμε διακρίνῃ, δώῃ δ' ἑτέροισί γε νίκην·
» νὺξ δ' ἤδη τελέθει, ἀγαθὸν, καὶ νυκτὶ πιθέσθαι,

ὣς σύ τ' ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν ἀχαιούς,
σούς τε μάλιστα ἔτας, καὶ ἑταίρους οἵ, τοι ἔασιν·
αὐτὰρ ἐγὼ, κατὰ ἄστυ μέγα πριάμοιο ἄνακτος
τρῶας ἐϋφρανέω, καὶ τρωϊάδας ἑλκεσιπέπλους,
αἵ τέ μοι εὐχόμεναι, θεῖον δύσονται ἀγῶνα·
δῶρα δ' ἄγ' ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,
ὄφρα τις ὧδ' εἴπῃσιν ἀχαιῶν τε, τρώων τε·
ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,
ἠδ' αὖτ' ἐν φιλότητι διέτμαγεν, ἀρθμήσαντε·
Ὣς ἄρα φωνήσας, δῶκεν ξίφος ἀργυρόηλον,
σὺν κολεῷ τε φέρων, καὶ ἐϋτμήτῳ τελαμῶνι·
αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν·
τὼ δὲ διακρινθέντε, ὁ μὲν, μετὰ λαὸν ἀχαιῶν
ἤϊ', ὁ δ' ἐς τρώων ὅμαδον κίε· τοὶ δ' ἐχάρησαν
ὡς εἶδον ζωόν τε, καὶ ἀρτεμέα προσιόντα,
αἴαντος προφυγόντα μένος, καὶ χεῖρας ἀάπτους·
καί ῥ' ἦγον προτὶ ἄστυ, ἀέλποντες σόον εἶναι·
αἴαντ' αὖθ' ἑτέρωθεν ἐϋκνήμιδες ἀχαιοί
εἰς ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ·
οἱ δ' ὅτε δὴ κλισίῃσιν ἐν ἀτρείδαο γένοντο,
τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν ἀγαμέμνων,
ἄρσενα πενταέτηρον ὑπερμενέϊ κρονίωνι·
τὸν δέρον, ἀμφί θ' ἕπον, καί μιν διέχευαν ἅπαντα,
μίστυλλόν τ' ἄρ' ἐπισταμένως, πεῖράν τ' ὀβελοῖσιν,
ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα·
αὐτὰρ ἐπεὶ παύσαντο πόνου, τετύκοντό τε δαῖτα,
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
νώτοισι δ' αἴαντα διηνεκέεσσι γέραιρεν
ἥρως ἀτρείδης εὐρυκρείων ἀγαμέμνων·
αὐτὰρ ἐπεὶ πόσιος, καὶ ἐδητύος ἐξ ἔρον ἕντο.

τοῖς, ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
ὅ σφιν ἐϋφρονέων, ἀγορήσατο, καὶ μετέειπεν·
Ἀτρείδη τε, καὶ ἄλλοι ἀριστῆες παναχαιῶν,
πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες ἀχαιοί·
τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ σκάμανδρον
ἐσκέδασ' ὀξὺς ἄρης, ψυχαὶ δ' ἄϊδόσδε κατῆλθον·
τῶ, σε χρὴ πόλεμον μὲν ἅμ' ἠοῖ παῦσαι ἀχαιῶν.
αὐτοὶ δ' ἀγρόμενοι, κυκλήσομεν ἐνθάδε νεκροὺς,
βουσί, καὶ ἡμιόνοισιν. ἀτὰρ κατακήομεν αὐτοὺς
τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κ' ὀστέα παισὶν ἕκαστος
οἴκαδ' ἄγῃ, ὅταν αὖτε νεώμεθα πατρίδα γαῖαν.
τύμβον δ' ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες,
ἄκριτον ἐκ πεδίου· ποτὶ δ' αὐτὸν δείμομεν ὦκα
πύργους ὑψηλούς, εἶλαρ νηῶν τε, καὶ αὐτῶν.
ἐν δ' αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,
ὄφρα δι' αὐτάων ἱππηλασίη ὁδὸς εἴη.
ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,
ἥ χ' ἵππον, καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,
μή ποτ' ἐπιβρίσῃ πόλεμος τρώων ἀγερώχων.
Ὣς ἔφαθ'· οἱ δ' ἄρα πάντες ἐπῄνησαν βασιλῆες.
τρώων αὖτ' ἀγορὴ γένετ' ἰλίου ἐν πόλει ἄκρῃ
δεινὴ, τετρηχυῖα παρὰ πριάμοιο θύρῃσι·
τοῖσι δ' ἀντήνωρ πεπνυμένος, ἦρχ' ἀγορεύειν.
Κέκλυτέ μευ τρῶες, καὶ δάρδανοι, ἠδ' ἐπίκουροι,
ὄφρ' εἴπω τά, με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
δεῦτ' ἄγετ' ἀργείην ἑλένην, καὶ κτήμαθ' ἅμ' αὐτῇ
δώομεν ἀτρείδῃσιν ἄγειν· νῦν δ' ὅρκια πιστὰ
ψευσάμενοι, μαχόμεσθα. τῶ οὔ νύ τι κέρδιον ἧμιν
ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.

ἤτοι ὅ γ' ὣς εἰπὼν, κατ' ἄρ' ἕζετο· τοῖσι δ' ἀνέστη
δῖος ἀλέξανδρος ἑλένης πόσις ἠϋκόμοιο.
ὅς μιν ἀμειβόμενος, ἔπεα πτερόεντα προσηύδα.
Ἀντῆνορ, σὺ μὲν οὐκ ἔτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις·
οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι·
εἰ δ' ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
αὐτὰρ ἐγὼ τρώεσσι μεθ' ἱπποδάμοις ἀγορεύσω
ἀντικρὺ δ' ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω.
κτήματα δ' ὅσσ' ἀγόμην ἐξ ἄργεος ἡμέτερον δῶ,
πάντ' ἐθέλω δόμεναι καὶ ἔτ' οἴκοθεν ἄλλ' ἐπιθεῖναι.
ἤτοι ὅ γ' ὣς εἰπὼν, κατ' ἄρ' ἕζετο· τοῖσι δ' ἀνέστη
δαρδανίδης πρίαμος θεόφιν μήστωρ ἀτάλαντος,
ὅ σφιν ἐϋφρονέων, ἀγορήσατο, καὶ μετέειπε·
Κέκλυτέ μευ τρῶες, καὶ δάρδανοι, ἠδ' ἐπίκουροι,
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·
νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,
καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος·
ἠῶθεν δ' ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας
εἰπέμεν ἀτρείδῃς ἀγαμέμνονι, καὶ μενελάῳ
μῦθον ἀλεξάνδροιο, τοῦ, εἵνεκα νεῖκος ὄρωρε·
καὶ δὲ τόδ' εἰπέμεναι πυκινὸν ἔπος, αἴ κ' ἐθέλωσι
παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς
κήομεν· ὕστερον αὖτε μαχησόμεθ', εἰς ὅ κε δαίμων
ἄμμε διακρίνῃ· δώῃ δ' ἑτέροισί γε νίκην.
Ὣς ἔφαθ' οἱ δ' ἄρα τοῦ, μάλα μὲν κλύον, ἠδ' ἐπίθοντο·
δόρπον ἔπειθ' εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·
ἠῶθεν δ' ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας.
τοὺς δ' εὗρ' εἰν ἀγορῇ δαναοὺς θεράποντας ἄρηος,
νηῒ παρὰ πρύμνῃ ἀγαμέμνονος· αὐτὰρ ὁ, τοῖσι

στὰς ἐν μέσοισι, μετεφώνεεν ἠπύτα κῆρυξ·
ἀτρεΐδαι τε, καὶ ἄλλοι ἐϋκνήμιδες ἀχαιοί,
ἤνωγ' ἐ πρίαμός τε, καὶ ἄλλοι τρῶες ἀγαυοί.
εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον, καὶ ἡδὺ γένοιτο,
μῦθον ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε,
κτήματα μὲν, ὅσ' ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
ἠγάγετο τροίηνδ', ὡς πρὶν ὤφελλ' ἀπολέσθαι,
πάντ' ἐθέλει δόμεναι· καὶ ἔτ' οἴκοθεν ἄλλ' ἐπιθεῖναι.
κουριδίην δ' ἄλοχον μενελάου κυδαλίμοιο
οὔ φησιν δώσειν· ἦ μιν τρῶές γε κέλονται.
καὶ δὲ τόδ' ἠνώγειν εἰπεῖν ἔπος, αἴ κ' ἐθέλητε
παύσασθαι πολέμοιο δυσηχέος, εἰσόκε νεκροὺς
κήομεν, ὕστερον αὖτε μαχησόμεθ', εἰσόκε δαίμων
ἄμμε διακρίνῃ· δώῃ δ' ἑτέροισί γε νίκην.
Ὣς ἔφαθ'· οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς διομήδης·
μήτ' ἄρ τις νῦν κτήματ' ἀλεξάνδροιο δεχέσθω,
μήθ' ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν,
ὡς ἤδη τρώεσσιν ὀλέθρου πείρατ' ἐφῆπται·
Ὣς ἔφαθ'· οἱ δ' ἄρα πάντες ἐπίαχον υἷες ἀχαιῶν,
μῦθον ἀγασσάμενοι διομήδεος ἱπποδάμοιο·
καὶ τότ' ἄρ' ἰδαῖον προσέφη κρείων ἀγαμέμνων·
ἰδαῖ', ἤτοι μῦθον ἀχαιῶν αὐτὸς ἀκούεις,
ὥς τοι ὑποκρίνονται· ἐμοὶ δ' ἐπιανδάνει οὕτως.
ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔτι μεγαίρω·
οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων
γίνετ', ἐπεί κε θάνωσι, πυρὸς μειλισσέμεν ὦκα·
ὅρκια δὲ ζεὺς ἴστω ἐρίγδουπος, πόσις ἥρης·
Ὣς εἰπὼν, τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν·
ἄψορρον δ' ἰδαῖος ἔβη προτὶ ἴλιον ἱρήν·

οἱ δ' ἕατ' εἰν ἀγορῇ τρῶες, καὶ δαρδανίωνες,
πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότ' ἄρ' ἔλθοι
ἰδαῖος· ὁ δ' ἄρ' ἦλθε, καὶ ἀγγελίην ἀπόειπε,
στὰς ἐν μέσσοισιν· τοὶ δ' ὡπλίζοντο μάλ' ὦκα
ἀμφότερον, νέκυάς τ' ἀγέμεν, ἕτεροι δὲ μεθ' ὕλην.
ἀργεῖοι δ' ἑτέρωθεν ἐϋσέλμων ἀπὸ νηῶν
ὤτρυνον νέκυάς τ' ἀγέμεν, ἕτεροι δὲ μεθ' ὕλην.
ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
ἐξ ἀκαλαρρείταο βαθυρρόου ὠκεανοῖο,
οὐρανὸν εἰσανιών· οἱ δ' ἤντεον ἀλλήλοισιν.
ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·
ἀλλ' ὕδατι νίζοντες ἀπὸ βρότον αἱματόεντα,
δάκρυα θερμὰ χέοντες, ἀμαξάων ἐπάειραν·
οὐδ' εἴα κλαίειν πρίαμος μέγας· οἱ δὲ, σιωπῇ
νεκροὺς πυρκαϊῆς ἐπενήνεον ἀχνύμενοι κῆρ·
ἐν δὲ πυρὶ πρήσαντες, ἔβαν προτὶ ἴλιον ἱρήν·
ὣς δ' αὔτως ἑτέρωθεν ἐϋκνήμιδες ἀχαιοὶ
νεκροὺς πυρκαϊῆς ἐπενήνεον ἀχνύμενοι κῆρ.
ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.
ἦμος δ' οὔτ' ἄρ πω ἠώς, ἔτι δ' ἀμφιλύκη νύξ,
τῆμος ἄρ' ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς ἀχαιῶν·
τύμβον δ' ἀμφ' αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες
ἄκριτον ἐκ πεδίου, ποτὶ δ' αὐτὸν τεῖχος ἔδειμαν,
πύργους ὑψηλούς, εἶλαρ νηῶν τε, καὶ αὐτῶν·
ἐν δ' αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,
ὄφρα δι' αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
ἔκτοσθεν δὲ βαθεῖαν ἐπ' αὐτῷ τάφρον ὄρυξαν
εὐρεῖαν, μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.
ὣς οἱ μὲν πονέοντο κάρη κομόωντες ἀχαιοί.
οἱ δὲ θεοὶ πὰρ ζηνὶ καθήμενοι ἀστεροπητῇ,

θηεῦντο

θηεῦντο μέγα ἔργον ἀχαιῶν χαλκοχιτώνων.
τοῖσι δὲ μύθων ἦρχε ποσειδάων ἐνοσίχθων.
Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπ' ἀπείρονα γαῖαν,
ὅστις ἔτ' ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει.
οὐχ ὁράᾳς ὅτι δ' αὖτε καρηκομόωντες ἀχαιοί
τεῖχος ἐτειχίσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
ἤλασαν, οὐδὲ θεοῖσι δῶσαν κλειτὰς ἑκατόμβας.
τοῦ δ' ἤτοι κλέος ἔσται, ὅσον τ' ἐπικίδναται ἠώς.
τοῦ δ' ἐπιλήσονται, ὅτ' ἐγὼ, καὶ φοῖβος ἀπόλλων
ἥρῳ λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.
Τὸν, δὲ μέγ' ὀχθήσας, προσέφη νεφεληγερέτα ζεύς.
ὢ πόποι ἐννοσίγαι', εὐρυσθενὲς, οἷον ἔειπες.
ἄλλος κέν τις τοῦτο θεῶν δείσειε νόημα,
ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε, μένος τε.
σὸν δ' ἤτοι κλέος ἔσται ὅσον τ' ἐπικίδναται ἠώς.
ἄγρει μὰν ὅτ' ἂν αὖτε καρηκομόωντες ἀχαιοί
οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
τεῖχος ἀναρρήξας τὸ μὲν, εἰς ἅλα πᾶν καταχεῦαι,
αὖτις δ' ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,
ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται ἀχαιῶν.
Ὣς οἱ μὲν, τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
δύσετο δ' ἠέλιος, τετέλεστο δὲ ἔργον ἀχαιῶν.
βουφόνεον δὲ κατὰ κλισίας, καὶ δόρπον ἕλοντο.
νῆες δ' ἐκ λήμνοιο παρέστασαν οἶνον ἄγουσαι,
πολλαὶ τὰς, προέηκεν ἰησονίδης εὔνηος.
τόν, ῥ' ἔτεχ' ὑψιπύλη ὑπ' ἰήσονι ποιμένι λαῶν.
χωρὶς δ' ἀτρεΐδῃσ', ἀγαμέμνονι, καὶ μενελάῳ,
δῶκεν ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.
ἔνθεν ἄρ' ὠνίζοντο καρηκομόωντες ἀχαιοί,
ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ' αἴθωνι σιδήρῳ,

ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ' αὐτοῖσι βόεσσιν,
ἄλλοι δ' ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.
παννύχιοι μὲν ἔπειτα καρηκομόωντες ἀχαιοὶ
δαίνυντο· τρῶες δὲ κατὰ πτόλιν, ἠδ' ἐπίκουροι.
παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα ζεὺς,
σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει.
οἶνον δ' ἐκ δεπάων χαμάδις χέον· οὐδέ τις ἔτλη
πρὶν πιέειν, πρὶν λεῖψαι ὑπερμενέϊ κρονίωνι.
κοιμήσαντ' ἄρ ἔπειτα, καὶ ὕπνου δῶρον ἕλοντο.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ·Θ·ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

ξ Εὺς ἀπαγορεύσας τοῖς θεοῖς μηδετέρῳ βοηθεῖν τῶν στρατῶν, ἐπὶ τὴν ἴδην κατέρχεται· καὶ πρότερον ἶσον μαχομένους τοὺς ἕλληνας, ἐλάττονας τῶν τρώων καθίστησιν· ἥραν δὲ, καὶ ἀθηνᾶν ἐπὶ βοήθειαν τοῖς ἕλλησιν ἐξιούσας, ἐπέχει ἶρις, διὸς κελεύσαντος· ἑσπέρας δὲ γενομένης, ἕκτωρ ἐδημηγόρησεν ἐν τῷ πεδίῳ, ὥς τε στρατοπεδεύεσθαι, καὶ πῦρ δι' ὅλης νυκτὸς καίειν.

ΙΛΙΑΔΟΣ· Θ· ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Θῆτα, θεῶν ἀγορή, Τρώων κράτος, Ἕκτορος εὖχος.

Ὠς μὲν κροκόπεπλος ἐκίδνατο πᾶ-
ἠ σαν ἐπ' αἶαν.
ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερ-
πικέραυνος
ἀκροτάτῃ κορυφῇ πολυδειράδος οὐλύμποιο.
αὐτὸς δέ σφ' ἀγόρευε, θεοὶ δ' ἅμα πάντες ἄκουον.
Κέκλυτέ μευ πάντες τε θεοί, πᾶσαί τε θέαιναι,
ὄφρ' εἴπω τά, με θυμὸς ἐνὶ στήθεσι κελεύει.
μήτε τις οὖν θήλεια θεὸς τό γε, μήτε τις ἄρσην,
πειράτω διακέρσαι ἐμὸν ἔπος. ἀλλ' ἅμα πάντες
αἰνεῖτ', ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.
ὃν δ' ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω
ἐλθόντ', ἢ τρώεσσιν ἀρηγέμεν, ἢ δαναοῖσι,
πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται οὔλυμπόνδε.
ἤ μιν ἑλὼν, ῥίψω ἐς τάρταρον ἠερόεντα,
τῆλε μάλ', ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,
ἔνθα σιδήρειαί τε πύλαι, καὶ χάλκεος οὐδός,
τόσσον ἔνερθ' ἀΐδεω, ὅσον οὐρανός ἐστ' ἀπὸ γαίης.
γνώσετ' ἔπειτ' ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.
εἰ δ' ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες,
σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες.
πάντες δ' ἐξάπτεσθε θεοί, πᾶσαί τε θέαιναι.
ἀλλ' οὐκ ἂν ἐρύσαιτ' ἐξ οὐρανόθεν πεδίονδε
ζῆν' ὕπατον μήστωρ' οὐδ' εἰ μάλα πολλὰ κάμοιτε.
ἀλλ' ὅτε δὴ καὶ ἐγὼν πρόφρων ἐθέλοιμι ἐρύσσαι,

αὐτῇ κεν γαίῃ ἐρύσαιμ', αὐτῇ τε θαλάσσῃ·
σειρὴν μέν κεν ἔπειτα περὶ ῥίων οὐλύμποιο
δησαίμην· τὰ δέ κ' αὖτε μετήορα πάντα γένοιτο·
τόσσον ἐγὼ περί τ' εἰμὶ θεῶν, περί τ' εἴμ' ἀνθρώπων·
Ὣς ἔφαθ'· οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν·
ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις ἀθήνη·
Ὦ πάτερ ἡμέτερε κρονίδη ὕπατε κρειόντων,
εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅτι σθένος οὐκ ἐπιεικτόν·
ἀλλ' ἔμπης δαναῶν ὀλοφυρόμεθ' αἰχμητάων,
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται·
ἀλλ' ἤτοι πολέμου μὲν ἀφεξόμεθ', εἰ σὺ κελεύεις,
βουλὴν δ' ἀργείοις ὑποθησόμεθ', ἥτις ὀνήσει·
ὡς μὴ πάντες ὄλωνται, ὀδυσσαμένοιο τεοῖο·
Τὴν δ' ἐπιμειδήσας, προσέφη νεφεληγερέτα ζεύς·
θάρσει τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
πρόφρονι μυθέομαι· ἐθέλω δέ τοι ἤπιος εἶναι·
Ὣς εἰπὼν, ὑπ' ὄχεσφι τιτύσκετο χαλκόποδ' ἵππω
ὠκυπέτα, χρυσέῃσιν ἐθείρῃσιν κομόωντε
χρυσὸν δ' αὐτὸς ἔδυνε περὶ χροΐ. γέντο δ' ἱμάσθλην
χρυσείην, εὔτυκτον. ἑοῦ δ' ἐπιβήσετο δίφρου.
μάστιξεν δ' ἐλάαν· τὼ δ' οὐκ ἀέκοντε πετέσθην
μεσσηγὺς γαίης τε, καὶ οὐρανοῦ ἀστερόεντος,
ἴδην δ' ἵκανε πολυπίδακα, μητέρα θηρῶν
γάργαρον ἔνθα δέ οἱ τέμενος, βωμός τε θυήεις.
ἔνθ' ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε, θεῶν τε,
λύσας ἐξ ὀχέων· κατὰ δ' ἠέρα πουλὺν ἔχευεν.
αὐτὸς δ' ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων,
εἰσορόων τρώων πόλιν, καὶ νῆας ἀχαιῶν·

οἱ δ᾽ ἄρα δεῖπνον ἕλοντο καρηκομόωντες ἀχαιοί
ῥίμφα κατὰ κλισίας, ἀπὸ δ᾽ αὐτοῦ θωρήσσοντο·
τρῶες δ᾽ αὖ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο
παυρότεροι· μέμασαν δὲ καὶ ὣς ὑσμῖνι μάχεσθαι
χρεοῖ ἀναγκαίῃ, πρό τε παίδων, καὶ πρὸ γυναικῶν·
πᾶσαι δ᾽ ὠΐγνυντο πύλαι· ἐκ δ᾽ ἔσσυτο λαός,
πεζοί θ᾽, ἱππῆές τε· πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει·
οἱ δ᾽ ὅτε δή ῥ᾽ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
σύν ῥ᾽ ἔβαλον ῥινοὺς, σὺν δ᾽ ἔγχεα, καὶ μένε᾽ ἀνδρῶν
χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
ἔπληντ᾽ ἀλλήλῃσι· πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.
ἔνθα δ᾽ ἅμ᾽ οἰμωγή τε, καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
ὀλλύντων τε, καὶ ὀλλυμένων· ῥέε δ᾽ αἵματι γαῖα.
ὄφρα μὲν ἠὼς ἦν, καὶ ἀέξετο ἱερὸν ἦμαρ,
τόφρα μάλ᾽ ἀμφοτέρων βέλε᾽ ἥπτετο· πῖπτε δὲ λαός.
ἦμος δ᾽ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·
ἐν δ᾽ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,
τρώων θ᾽ ἱπποδάμων, καὶ ἀχαιῶν χαλκοχιτώνων·
ἕλκε δὲ μέσσα λαβὼν, ῥέπε δ᾽ αἴσιμον ἦμαρ ἀχαιῶν·
αἱ μὲν ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ
ἑζέσθην· τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·
αὐτὸς δ᾽ ἐξ ἴδης μεγάλ᾽ ἔκτυπε· δαιόμενον δὲ
ἧκε σέλας κατὰ λαὸν ἀχαιῶν· οἱ δὲ, ἰδόντες,
θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν
ἔνθ᾽ οὔτ᾽ ἰδομενεὺς τλῆ μίμνειν, οὔτ᾽ ἀγαμέμνων,
οὔτε δύ᾽ αἴαντες μενέτην, θεράποντες ἄρηος·
νέστωρ δ᾽ οἶος ἔμιμνε γερήνιος, οὖρος ἀχαιῶν,
οὔτι ἑκὼν, ἀλλ᾽ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ
δῖος ἀλέξανδρος ἑλένης πόσις ἠϋκόμοιο,

ἄκρην κὰκ κορυφὴν, ὅθι τε πρῶται τρίχες ἵππων
κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
ἀλγήσας δ' ἀνέπαλτο, βέλος δ' εἰς ἐγκέφαλον δῦ·
σὺν δ' ἵππους ἐτάραξε, κυλινδόμενος περὶ χαλκῷ.
ὄφρ' ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε
φασγάνῳ ἀΐσσων, τόφρ' ἕκτορος ὠκέες ἵπποι
ἦλθον ἀν' ἰωχμὸν θρασὺν, ἡνίοχον φορέοντες
ἕκτορα· καί νύ κεν ἔνθ' ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν,
εἰ μὴ ἄρ' ὀξὺ νόησε βοὴν ἀγαθὸς διομήδης·
σμερδαλέον δ' ἐβόησεν, ἐποτρύνων ὀδυσῆα.
Διογενὲς λαερτιάδη πολυμήχαν' ὀδυσσεῦ,
πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;
μήτις τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ,
ἀλλὰ μέν', ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.
Ὣς ἔφατ', οὐδ' ἐσάκουσε πολύτλας δῖος ὀδυσσεύς,
ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας, ἀχαιῶν.
τυδεΐδης δ' αὐτός περ ἐὼν, προμάχοισιν ἐμίχθη.
στῆ δὲ πρόσθ' ἵππων νηληϊάδαο γέροντος·
καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα.
Ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί·
σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει.
ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι·
ἀλλ' ἄγ' ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
οἷοι τρώϊοι ἵπποι, ἐπιστάμενοι πεδίοιο
κραιπνὰ μάλ' ἔνθα, καὶ ἔνθα διωκέμεν, ἠδὲ φέβεσθαι,
οὕς ποτ' ἀπ' αἰνείαν ἑλόμην μήστωρε φόβοιο·
τούτω μὲν θεράποντε κομείτων· τώδε δὲ νῶϊ
τρωσὶν ἐφ' ἱπποδάμοισιν ἰθύνομεν, ὄφρα καὶ ἕκτωρ
εἴσεται, εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.
Ὣς ἔφατ', οὐδ' ἀπίθησε γερήνιος ἱππότα νέστωρ·

νεστορέας μὲν ἔπειθ' ἵππους θεράποντε κομείτην
ἴφθιμοι σθένελός τε, καὶ εὐρυμέδων ἀγαπήνωρ·
τὼ δ' εἰς ἀμφοτέρω διομήδεος ἅρματα βήτην·
νέστωρ δ' ἐν χείρεσσι λάβ' ἡνία φοινικόεντα·
μάστιξεν δ' ἵππους. τάχα δ' ἕκτορος ἄγχι γένοντο·
τοῦ δ' ἰθὺς μεμαῶτος ἀκόντισε τυδέος υἱός·
καὶ τοῦ μέν ῥ' ἀφάμαρτεν· ὁ δ' ἡνίοχον θεράποντα
υἱὸν ὑπερθύμου θηβαίου ἠνιοπῆα,
ἵππων ἡνί' ἔχοντα, βάλε στῆθος παρὰ μαζόν·
ἤριπε δ' ἐξ ὀχέων. ὑπερώησαν δέ οἱ ἵπποι
ὠκύποδες. τοῦ δ' αὖθι λύθη ψυχή τε, μένος τε·
ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
τὸν μὲν ἔπειτ' εἴασε, καὶ ἀχνύμενός περ ἑταίρου,
κεῖσθαι· ὁ δ' ἡνίοχον μέθεπε θρασὺν, οὐδ' ἄρ' ἔτι δὴν
ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν
ἰφιτίδην ἀρχεπτόλεμον θρασὺν, ὅν ῥα τόθ' ἵππων
ὠκυπόδων ἐπέβησε· δίδου δέ οἱ ἡνία χερσίν·
ἔνθά κε λοιγὸς ἔην, καὶ ἀμήχανα ἔργα γένοντο·
καί νύ κε σήκασθεν κατὰ ἴλιον ἠΰτε ἄρνες,
εἰ μὴ ἄρ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε, θεῶν τε·
βροντήσας δ' ἄρα δεινὸν, ἀφῆκ' ἀργῆτα κεραυνόν·
κὰδ δὲ πρόσθ' ἵππων διομήδεος ἧκε χαμᾶζε·
δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο·
τὼ δ' ἵππω δείσαντε, καταπτήτην ὑπ' ὄχεσφιν·
νέστορα δ' ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα.
δεῖσε δ' ὅ γ' ἐν θυμῷ· διομήδεα δὲ προσέειπε·
Τυδεΐδη, ἄγε δ' αὖτε φόβον δ' ἔχε μώνυχας ἵππους·
ἦ οὐ γινώσκεις ὅτι ἐκ διὸς οὐχ ἕπετ' ἀλκή;
νῦν μὲν γὰρ τούτῳ κρονίδης ζεὺς κῦδος ὀπάζει
σήμερον. ὕστερον αὖτε, καὶ ἡμῖν, αἴ κ' ἐθέλησι,

» δώσει· ἀνὴρ δέ κεν οὔτι Διὸς νόον εἰρύσαιτο,
» ὃ δὲ μάλ' ἴφθιμος, ἐπειὴ πολὺ φέρτατός ἐστιν.
Τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·
ναὶ δὴ ταῦτά γε πάντα γέρον, κατὰ μοῖραν ἔειπες·
ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην, καὶ θυμὸν ἱκάνει·
Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ' ἀγορεύων,
Τυδεΐδης ὑπ' ἐμεῖο φοβεύμενος, ἵκετο νῆας·
ὥς ποτ' ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.
Τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες·
εἴπερ γάρ σ' Ἕκτωρ γε κακὸν, καὶ ἀνάλκιδα φήσει·
ἀλλ' οὐ πείσονται Τρῶες, καὶ Δαρδανίωνες,
καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,
τάων, ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.
Ὣς ἄρα φωνήσας, φύγαδ' ἔτραπε μώνυχας ἵππους
αὖθις ἀν' ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε, καὶ Ἕκτωρ,
ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.
τῷ δ' ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ·
Τυδεΐδη, περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι
ἕδρῃ τε, κρέασίν τε, ἰδὲ πλείοις δεπάεσσι.
νῦν δέ σ' ἀτιμήσουσι· γυναικὸς ἄρ' ἀντετέτυξο.
ἔρρε κακὴ γλήνη· ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο,
πύργων ἡμετέρων ἐπιβήσεαι· οὐδὲ γυναῖκας
ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.
Ὣς φάτο· Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν
ἵππους τε στρέψαι, καὶ ἐναντίβιον μαχέσασθαι.
τρὶς μὲν μερμήριξε κατὰ φρένα, καὶ κατὰ θυμόν·
τρὶς δ' ἄρ' ἀπ' Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεύς,
σῆμα τιθεὶς Τρώεσσι, μάχης ἑτεραλκέα νίκην.
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·

Τρῶες, καὶ λύκιοι, καὶ δάρδανοι ἀγχιμαχηταὶ,
ἀνέρες ἐστὲ φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
γινώσκω δ' ὅτι μοι πρόφρων κατένευσε κρονίων.
νίκην, καὶ μέγα κῦδος, ἀτὰρ δαναοῖσί γε πῆμα.
νήπιοι, οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο·
ἀβληχρ', οὐδενόσωρα, τὸ δ' οὐ μένος ἁμὸν ἐρύξει·
ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.
ἀλλ' ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,
μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,
ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς.
ἀργείους παρὰ νηυσὶν, ἀτυζομένους ὑπὸ καπνῷ.
Ὣς εἰπὼν, ἵπποισιν ἐκέκλετο, φώνησέν τε.
ξάνθε τε, καὶ σὺ πόδαργε, καὶ αἴθων, λάμπετε δῖε,
νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν
ἀνδρομάχη θυγάτηρ μεγαλήτορος ἠετίωνος,
ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν,
οἶνόν τ' ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,
ἢ ἐμοὶ· ὅς περ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.
ἀλλ' ἐφομαρτεῖτον, καὶ σπεύδετον, ὄφρα λάβωμεν
ἀσπίδα νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει,
πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε, καὶ αὐτήν.
αὐτὰρ ἀπ' ὤμοιιν διομήδεος ἱπποδάμοιο,
δαιδάλεον θώρηκα, τὸν ἥφαιστος κάμε τεύχων.
εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν ἀχαιοὺς
αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.
Ὣς ἔφατ' εὐχόμενος. νεμέσησε δὲ πότνια ἥρη·
σείσατο δ' εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν ὄλυμπον.
καί ῥα ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·
ὢ πόποι ἐννοσίγαιε, εὐρυσθενὲς, οὐδέ νυ σοί περ
ὀλλυμένων δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός·

οἱ δέ τοι εἰς ἑλίκην τε, καὶ αἰγὰς, δῶρ' ἀνάγουσι,
πολλά τε, καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.
εἴπερ γάρ κ' ἐθέλοιμεν, ὅσοι δαναοῖσιν ἀρωγοί
τρῶας ἀπώσασθαι, καὶ ἐρυκέμεν εὐρύοπα ζῆν,
αὐτοῦ κ' ἔνθ' ἀκάχοιτο καθήμενος οἶος ἐν ἴδῃ·
Τὴν δὲ μέγ' ὀχθήσας, προσέφη κρείων ἐνοσίχθων·
ἥρη ἀπτοεπὲς, ποῖον τὸν μῦθον ἔειπες·
οὐκ ἂν ἔγωγ' ἐθέλοιμι διὶ κρονίωνι μάχεσθαι
ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτατός ἐστιν.
ὣς οἱ μὲν, τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
τῶν δ' ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε,
πλῆθεν ὁμῶς ἵππων τε, καὶ ἀνδρῶν ἀσπιστάων
εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος ἄρηϊ
ἕκτωρ πριαμίδης, ὅτε οἱ ζεὺς κῦδος ἔδωκε.
καί νύ κεν ἔπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,
εἰ μὴ ἐπὶ φρεσὶ θῆκ' ἀγαμέμνονι πότνια ἥρη,
αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι ἀχαιούς.
βῆ δ' ἰέναι παρά τε κλισίας, καὶ νῆας ἀχαιῶν,
πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ·
στῆ δ' ἐπ' ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
ἥ ῥ' ἐν μεσσάτῳ ἔσκε, γεγωνέμεν ἀμφοτέρωθεν,
ἠ μὲν ἐπ' αἴαντος κλισίης τελαμωνιάδαο,
ἠδ' ἐπ' ἀχιλλῆος, τοί ῥ' ἔσχατα νῆας ἐΐσας
ἔρυσαν, ἠνορέῃ πίσυνοι, καὶ κάρτεϊ χειρῶν·
ἤϋσεν δὲ διαπρύσιον, δαναοῖσι γεγωνώς.
αἰδὼς ἀργεῖοι, κάκ' ἐλέγχεα, εἶδος ἀγητοί,
πῆ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,
ἃς ὁπότ' ἐν λήμνῳ κενεαυχέες ἠγοράασθε
ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων,
πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,

τρώων, ἀνθ' ἑκατόν τε διηκοσίων τε ἕκαστος
στήσεσθ' ἐν πολέμῳ· νῦν δ' οὐδ' ἑνὸς ἄξιοί εἰμεν
ἕκτορος· ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.
Ζεῦ πάτερ, ἦ ῥά τιν' ἤδη ὑπερμενέων βασιλήων
τῇδ' ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;
οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν
νηῒ πολυκληῗδι παρελθέμεν ἐνθάδε ἔρρων·
ἀλλ' ἐπὶ πᾶσι βοῶν δημὸν, καὶ μηρί' ἔκηα,
ἱέμενος τροίην εὐτείχεον ἐξαλαπάξαι·
ἀλλὰ ζεῦ, τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·
αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν, καὶ ἀλύξαι·
μηδ' οὕτω τρώεσσιν ἔα δάμνασθαι ἀχαιούς·
Ὣς φάτο· τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·
νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι, οὐδ' ἀπολέσθαι·
αὐτίκα δ' αἰετὸν ἧκε τελειότατον πετεηνῶν·
νεβρὸν ἔχοντ' ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·
πὰρ δὲ διὸς βωμῷ περικαλλέϊ, κάββαλε νεβρόν·
ἔνθα πανομφαίῳ ζηνὶ ῥέζεσκον ἀχαιοί·
οἱ δ' ὡς οὖν εἶδον ὅτ' ἄρ' ἐκ διὸς ἤλυθεν ὄρνις,
μᾶλλον ἐπὶ τρώεσσι θόρον μνήσαντο δὲ χάρμης·
ἔνθ' οὔτις πρότερος δαναῶν πολλῶν περ ἐόντων,
εὔξατο τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους,
τάφρου τ' ἐξελάσαι, καὶ ἐναντίβιον μαχέσασθαι,
ἀλλὰ πολὺ πρῶτος τρώων ἕλεν ἄνδρα κορυστὴν
φραδμονίδην ἀγέλαον· ὁ μὲν φύγαδ' ἔτραπεν ἵππους·
τῷ δὲ μεταστρεφθέντι, μεταφρένῳ ἐν δόρυ πῆξεν,
ὤμων μεσσηγὺς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
ἤριπε δ' ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ·
τὸν δὲ μετ' ἀτρεΐδαι, ἀγαμέμνων, καὶ μενέλαος·
τοῖσι δ' ἐπ' αἴαντες, θοῦριν ἐπιειμένοι ἀλκήν·

τοῖσι δ' ἐπ' ἰδομενεὺς, καὶ ὀπάων ἰδομενῆος
μηριόνης, ἀτάλαντος ἐνυαλίῳ ἀνδρειφόντῃ·
τοῖσι δ' ἐπ' εὐρύπυλος εὐαίμονος ἀγλαὸς υἱός·
τεῦκρος δ' εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων·
στῆ δ' ἄρ' ὑπ' αἴαντος σάκεϊ τελαμωνιάδαο·
ἔνθ' αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γ' ἥρως
παπτήνας, ἐπεὶ ἄρ τιν' ὀϊστεύσας ἐν ὁμίλῳ
βεβλήκοι, ὁ μὲν αὖθι πεσὼν, ἀπὸ θυμὸν ὄλεσσεν·
αὐτὰρ ὁ, αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν
εἰς αἴανθ'· ὁ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ·
ἔνθα τίνα πρῶτον τρώων ἕλε τεῦκρος ἀμύμων,
ὀρσίλοχον μὲν πρῶτα, καὶ ὄρμενον, ἠδ' ὀφελέστην,
δαίτορά τε, χρόμιόν τε, καὶ ἀντίθεον λυκοφόντην,
καὶ πολυαιμονίδην ἀμοπάονα, καὶ μελάνιππον,
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ·
τὸν, δὲ ἰδὼν, γήθησεν ἄναξ ἀνδρῶν ἀγαμέμνων,
τόξου ἄπο κρατεροῦ τρώων ὀλέκοντα φάλαγγας·
στῆ δὲ παρ' αὐτὸν ἰὼν, καί μιν πρὸς μῦθον ἔειπε·
τεῦκρε φίλη κεφαλὴ, τελαμώνιε κοίρανε λαῶν,
βάλλ' οὕτως, αἴ κέν τι φόως δαναοῖσι γένηαι,
πατρί τε σῷ τελαμῶνι, ὅ σ' ἔτρεφε τυτθὸν ἐόντα,
καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·
τόν· καὶ τηλόθ' ἐόντα· εὐκλείης ἐπίβησον,
σοὶ δ' ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·
αἴ κέν μοι δώῃ ζεύς τ' αἰγίοχος, καὶ ἀθήνη,
ἰλίου ἐξαλαπάξαι εὐκτίμενον πτολίεθρον,
πρώτῳ τοι μετ' ἐμὲ πρεσβήϊον ἐν χειρὶ θήσω
ἢ τρίποδ', ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν,
ἠὲ γυναῖχ', ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι·
Τὸν δ' ἀπαμειβόμενος, προσεφώνεε τεῦκρος ἀμύμων·

ἀτρείδη κύδιστε, τί με σπεύδοντα καὶ αὐτὸν
ὀτρύνεις; οὐ μέντοι ὅση δύναμίς γε πάρεστι,
παύομαι, ἀλλ' ἐξ οὗ ποτὶ ἴλιον ὠσάμεθ' αὐτοὺς·
ἐκ τοῦ, δὴ τόξοισι δεδεγμένος ἄνδρας, ἐναίρω.
ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστοὺς·
πάντες δ' ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·
τοῦτον δ' οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα·
ἦ ῥα, καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
ἕκτορος ἀντικρὺ, βαλέειν δέ ἑ ἵετο θυμός·
καὶ τοῦ, μέν ῥ' ἀφάμαρθ', ὁ δ' ἀμύμονα γοργυθίωνα
υἱὸν ἐῢν πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ·
τόν, ῥ' ἐξ αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ,
καλὴ καστιάνειρα, δέμας εἰκυῖα θεῇσι·
μήκων δ' ὡς, ἑτέρωσε κάρη βάλεν, ἥ τ' ἐνὶ κήπῳ
καρπῷ βριθομένη, νοτίῃσί τε εἰαρινῇσιν,
ὣς ἑτέρωσ' ἤμυσε κάρη πήληκι βαρυνθέν·
τεῦκρος δ' ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
ἕκτορος ἀντικρὺ, βαλέειν δέ ἑ ἵετο θυμός.
ἀλλ' ὅγε καὶ τόθ' ἅμαρτε· παρέσφηλεν γὰρ ἀπόλλων·
ἀλλ' ἀρχεπτόλεμον θρασὺν ἕκτορος ἡνιοχῆα
ἱέμενον πόλεμον δε, βάλε στῆθος παρὰ μαζόν·
ἤριπε δ' ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
ὠκύποδες, τοῦ δ' αὖθι λύθη ψυχή τε, μένος τε·
ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
τὸν μὲν, ἔπειτ' εἴασε καὶ ἀχνύμενός περ ἑταίρου·
κεβριόνην δ' ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα,
ἵππων ἡνί' ἑλεῖν· ὁ δ' ἄρ' οὐκ ἀπίθησεν ἀκούσας·
αὐτὸς δ' ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,
σμερδαλέα ἰάχων· ὁ δὲ χερμάδιον λάβε χειρὶ·
βῆ δ' ἰθὺς τεύκρου· βαλέειν δέ ἑ θυμὸς ἀνώγει·

ἤτοι ὁ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστὸν,
θῆκε δ' ἐπὶ νευρῇ· τὸν δ' αὖ κορυθαίολος ἕκτωρ
αὖ ἐρύοντα, παρ' ὦμον, ὅθι κληῒς ἀποέργει
αὐχένα τε, στῆθός τε. μάλιστα δὲ καίριόν ἐστι,
τῇ ῥ' ἐπὶ οἷ μεμαῶτα βάλε λίθῳ ὀκριόεντι·
ῥῆξεν δέ οἱ νευρὴν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ.
στῆ δὲ γνὺξ ἐριπὼν, τόξον δέ οἱ ἔκπεσε χειρός·
αἴας δ' οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,
ἀλλὰ θέων περίβη, καί οἱ σάκος ἀμφεκάλυψε·
τὸν, μὲν ἔπειθ' ὑποδύντε δύω ἐρίηρες ἑταῖροι,
μηκιστεὺς ἐχίοιο πάϊς, καὶ δῖος ἀλάστωρ,
νῆας ἐπὶ γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
ἂψ δ' αὖτις τρώεσσιν ὀλύμπιος ἐν μένος ὦρσεν.
οἳ δ' ἰθὺς τάφροιο βαθείης ὦσαν ἀχαιοὺς·
ἕκτωρ δ' ἐν πρώτοισι κίε, σθένεϊ βλεμεαίνων·
ὡς δ' ὅτε τίς τε κύων συὸς ἀγρίου, ἠὲ λέοντος,
ἅπτηται κατόπισθε, ποσὶν ταχέεσσι πεποιθὼς,
ἰσχία τε, γλουτούς τε ἑλισσόμενόν τε δοκεύει,
ὣς ἕκτωρ ὤπαζε καρηκομόωντας ἀχαιοὺς,
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον, οἳ δ' ἐφέβοντο·
αὐτὰρ ἐπεὶ διά τε σκόλοπας, καὶ τάφρον ἔβησαν
φεύγοντες, πολλοὶ δὲ δάμεν τρώων ὑπὸ χερσὶν,
οἱ μὲν, δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
ἀλλήλοισί τε κεκλόμενοι· καὶ πᾶσι θεοῖσι
χεῖρας ἀνίσχοντες, μεγάλ' εὐχετόωντο ἕκαστος·
ἕκτωρ δ' ἀμφιπεριστρώφα καλλίτριχας ἵππους,
γοργοῦς ὄμματ' ἔχων, ἠδὲ βροτολοιγοῦ ἄρηος·
τοὺς, δὲ ἰδοῦσ' ἐλέησε θεὰ λευκώλενος ἥρη·
αἶψα δ' ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
Ω πόποι αἰγιόχοιο διὸς τέκος, οὐκέτι νῶϊ

ὀλλυμένων Δαναῶν κεκαδησόμεθ' ὕστατιόν περ;
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται
ἀνδρὸς ἑνὸς ῥιπῇ· ὁ δὲ μαίνεται οὐκέτ' ἀνεκτῶς
Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.
Τὴν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
καὶ λίην οὗτός γε μένος θυμόν τ' ὀλέσειε,
χερσὶν ὑπ' Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·
ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι·
σχέτλιος, αἰὲν ἀλιτρὸς, ἐμῶν μενέων ἀπερωεύς·
οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν
τειρόμενον σώεσκον ὑπ' Εὐρυσθῆος ἀέθλων.
ἤτοι ὁ μὲν, κλαίεσκε πρὸς οὐρανόν· αὐτὰρ ἐμὲ Ζεὺς
τῷ, ἐπαλεξήσουσαν ἀπ' οὐρανόθεν προΐαλλεν.
εἰ γὰρ ἐγὼ τάδε ᾔδε' ἐνὶ φρεσὶ πευκαλίμῃσιν,
εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν
ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,
οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα·
νῦν δ' ἐμὲ μὲν στυγέει, Θέτιδος δ' ἐξήνυσε βουλάς,
ἥ οἱ γούνατ' ἔκυσε, καὶ ἔλλαβε χειρὶ γενείου,
λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
ἔσται μὰν ὅτ' ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ·
ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,
ὄφρ' ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο,
τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι,
εἰ νῶϊν Πριάμοιο πάϊς κορυθαιόλος Ἕκτωρ
γηθήσει, προφανέντε ἀνὰ πτολέμοιο γεφύρας·
ἦ τις καὶ Τρώων κορέει κύνας, ἠδ' οἰωνοὺς
δημῷ, καὶ σάρκεσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν·
Ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη·
ἡ μὲν ἐποιχομένη, χρυσάμπυκας ἔντυεν ἵππους

Ἥρη

ἥρη, πρέσβα θεὰ, θυγάτηρ μεγάλοιο κρόνοιο.
αὐτὰρ ἀθηναίη κούρη διὸς αἰγιόχοιο,
πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ' οὔδει,
ποικίλον, ὅν ῥ' αὐτὴ ποιήσατο, καὶ κάμε χερσίν.
ἡ δὲ χιτῶν' ἐνδῦσα διὸς νεφεληγερέταο,
τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
ἐς δ' ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ' ἔγχος
βριθὺ, μέγα, στιβαρὸν, τῷ δάμνησι στίχας ἀνδρῶν
ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ' ἄρ' ἵππους.
αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον ὧραι,
τῇς ἐπιτέτραπται μέγας οὐρανὸς, οὔλυμπός τε,
ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος, ἠδ' ἐπιθεῖναι.
τῇ ῥα δι' αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
ζεὺς δὲ πατὴρ ἴδηθεν ἐπεὶ ἴδε χώσατ' ἄρ αἰνῶς.
ἶριν δ' ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν.
βάσκ' ἴθι ἶρι ταχεῖα πάλιν τρέπε, μηδ' ἔα ἄντην
ἔρχεσθ', οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμόνδε.
ὧδε γὰρ ἐξερέω. τὸ δὲ καὶ τετελεσμένον ἔσται.
γυιώσω μὲν σφῶϊν ὑφ' ἅρμασιν ὠκέας ἵππους.
αὐτὰς δ' ἐκ δίφρου βαλέω, κατὰ θ' ἅρματα ἄξω.
οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
ἕλκε' ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός.
ὄφρ' εἰδῇ γλαυκῶπις ὅτ' ἂν ᾧ πατρὶ μάχηται.
ἥρη δ' οὔτι τόσον νεμεσίζομαι, οὐδὲ χολοῦμαι.
αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅ,ττι νοήσω.
Ὣς ἔφατ'· ὦρτο δὲ ἶρις ἀελλόπος ἀγγελέουσα.
βῆ δὲ κατ' ἰδαίων ὀρέων ἐς μακρὸν ὄλυμπον.
πρώτῃσι δὲ πύλῃσι πολυπτύχου οὐλύμποιο
ἀντομένη κατέρυκε. διὸς δέ σφ' ἔννεπε μῦθον.

πῆ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;
οὐκ ἐάᾳ κρονίδης ἐπαμυνέμεν ἀργείοισι·
ὧδε γὰρ ἠπείλησε κρόνου παῖς, ᾗ τελέει περ,
γυιώσειν μὲν σφῶϊν ὑφ' ἅρμασιν ὠκέας ἵππους,
αὐτὰς δ' ἐκ δίφρου βαλέειν, κατά θ' ἅρματα ἄξειν·
οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
ἕλκε' ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
ὄφρ' εἰδῇς γλαυκῶπι, ὅτ' ἂν σῷ πατρὶ μάχηαι.
ἥρῃ δ' οὔ τι τόσον νεμεσίζεται, οὐδὲ χολοῦται·
αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅ,ττι νοήσῃ·
ἀλλὰ σύ γ' αἰνοτάτη κύον ἀδδεὲς, εἰ ἐτεόν γε
τολμήσεις, διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι·
ἡ μὲν, ἄρ ὣς εἰποῦσ', ἀπέβη πόδας ὠκέα ἶρις·
αὐτὰρ ἀθηναίην ἥρη πρὸς μῦθον ἔειπεν·
ὢ πόποι αἰγιόχοιο διὸς τέκος, οὐκέτ' ἔγωγε
νῶϊν ἐῶ διὸς ἄντα βροτῶν ἕνεκεν πολεμίζειν·
τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,
ὅς κε τύχῃ· κεῖνος δὲ τὰ, ἃ φρονέων ἐνὶ θυμῷ,
τρωσί τε, καὶ δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές·
Ὣς ἄρα φωνήσασα, πάλιν τρέπε μώνυχας ἵππους·
τῇσιν δ' ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους·
καὶ τοὺς, μὲν κατέδησαν ἐπ' ἀμβροσίῃσι κάπῃσιν·
ἅρματα δ' ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·
αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον,
μίγδ' ἄλλοισι θεοῖσι φίλον τετιημέναι ἦτορ·
ζεὺς δὲ πατὴρ ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους,
οὔλυμπόνδ' ἐδίωκε θεῶν δ' ἐξίκετο θώκους·
τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,
ἅρματα δ' ἀμβωμοῖσι τίθει, κατὰ λῖτα πετάσσας·
αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα ζεὺς

ἕζετο· τῷ δ' ὑπὸ ποσσὶ μέγας πελεμίζετ' ὄλυμπος·
αἳ δ' οἶαι διὸς ἀμφὶς, ἀθηναίη τε, καὶ ἥρη,
ἥσθην· οὐδέ τί μιν προσεφώνεον, οὐδ' ἐρέοντο·
αὐτὰρ ὁ, ἔγνω ᾗσιν ἐνὶ φρεσὶ, φώνησέν τε·
τίφθ' οὕτω τετίησθον ἀθηναίη τε, καὶ ἥρη·
οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ
ὀλλῦσαι τρῶας· τοῖσιν κότον αἰνὸν ἔθεσθε
πάντως οἷον ἐμόν γε μένος, καὶ χεῖρες ἄαπτοι·
οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσ' ἐν ὀλύμπῳ·
σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα,
πρὶν πόλεμόν τ' ἰδέειν, πολέμοιό τε μέρμερα ἔργα·
ὧδε γὰρ ἐξερέω· τὸ δὲ καὶ τετελεσμένον ἔσται·
οὐκ ἂν ἐφ' ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ,
ἂψ ἐς ὄλυμπον ἵκεσθον, ἵν' ἀθανάτων ἕδος ἐστί·
Ω ς ἔφαθ', αἳ δ' ἐπέμυξαν, ἀθηναίη τε, καὶ ἥρη·
πλησίαι αἵγ' ἥσθην, κακὰ δὲ τρώεσσι μεδέσθην·
ἤτοι ἀθηναίη ἀκέων ἦν, οὐδέ τι εἶπε,
σκυζομένη διὶ πατρί· χόλος δέ μιν ἄγριος ᾕρει·
ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
Α ἰνότατε κρονίδη, ποῖον τὸν μῦθον ἔειπες;
εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·
ἀλλ' ἔμπης, δαναῶν ὀλοφυρόμεθ' αἰχμητάων,
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες, ὄλωνται·
ἀλλ' ἤτοι πολέμου μὲν ἀφεξόμεθ', εἰ σὺ κελεύεις·
βουλὴν δ' ἀργείοις ὑποθησόμεθ', ἥτις ὀνήσει,
ὡς μὴ πάντες ὄλωνται, ὀδυσσαμένοιο τεοῖο·
Τ ὴν δ' ἀπαμειβόμενος, προσέφη νεφεληγερέτα ζεύς·
ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα κρονίωνα
ὄψεαι, αἴκ' ἐθέλῃσθα, βοῶπις πότνια ἥρη,
ὀλλύντ' ἀργείων πουλὺν στρατὸν αἰχμητάων·

οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος ἕκτωρ,
πρὶν ὦρθαι παρὰ ναῦφι ποδώκεα πηλείωνα
ἤματι τῷ ὅτ' ἂν οἱ μὲν ἐπὶ πρύμνῃσι μάχωνται,
στείνῃ ἐν αἰνοτάτῳ, περὶ πατρόκλοιο πεσόντος·
ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω
χωομένης, οὐδ' εἴ κε τὰ νείατα πείραθ' ἵκηαι
γαίης, καὶ πόντοιο ἵν' ἰαπετός τε, κρόνος τε
ἥμενοι, οὔτ' αὐγῇς ὑπερίονος ἠελίοιο
τέρποντ', οὔτ' ἀνέμοισι· βαθὺς δὲ τάρταρος ἀμφίς,
οὐδ' ἢν ἔνθ' ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε
σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.
Ὣς φάτο· τὸν δ' οὔτι προσέφη λευκώλενος ἥρη.
ἐν δ' ἔπεσ' ὠκεανῷ λαμπρὸς φάος ἠελίοιο,
ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν·
τρωσὶν μέν ῥ' ἀέκουσιν ἔδυ φάος· αὐτὰρ ἀχαιοῖς
ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.
τρώων δ' αὖτ' ἀγορὴν ποιήσατο φαίδιμος ἕκτωρ,
νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἐπὶ δινήεντι,
ἐν καθαρῷ· ὅθι δὴ νεκύων διεφαίνετο χῶρος·
ἐξ ἵππων δ' ἀποβάντες, ἐπὶ χθόνα μῦθον ἄκουον·
τόν ῥ' ἕκτωρ ἀγόρευε διῒ φίλος· ἐν δ' ἄρα χειρὶ
ἔγχος ἔχ' ἑνδεκάπηχυ, πάροιθε δὲ λάμπετο δουρὸς
αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης·
τῷ ὅγ' ἐρεισάμενος, ἔπεα πτερόεντα προσηύδα·
Κέκλυτέ μευ τρῶες, καὶ δάρδανοι, ἠδ' ἐπίκουροι·
νῦν ἐφάμην νῆάς τ' ὀλέσας, καὶ πάντας ἀχαιοὺς,
ἂψ ἀπονοστήσειν ποτὶ ἴλιον ἠνεμόεσσαν·
ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα
ἀργείους, καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης·
ἀλλ' ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ,

δόρπα τ' ἐφοπλιζόμεσθα· αὐτὰρ καλλίτριχας ἵππους
λύσαθ' ὑπ' ἐξ ὀχέων, παρὰ δέ σφισι βάλλετ' ἐδωδήν,
ἐκ πόλιος δ' ἄξεσθε βόας, καὶ ἴφια μῆλα
καρπαλίμως οἶνον δὲ μελίφρονα οἰνίζεσθε,
σῖτόν τ' ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,
ὥς κεν παννύχιοι μέσφ' ἠοῦς ἠριγενῆς,
καίωμεν πυρὰ πολλά· σέλας δ' εἰς οὐρανὸν ἵκῃ·
μή πως καὶ διὰ νύκτα καρηκομόοντες ἀχαιοί,
φεύγειν ὁρμήσωνται ἐπ' εὐρέα νῶτα θαλάσσης,
μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,
ἀλλ' ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ,
βλήμενος ἢ ἰῷ, ἢ ἔγχεϊ ὀξυόεντι,
νηὸς ἐπιθρώσκων, ἵνα τις στυγέησι καὶ ἄλλος
τρωσὶν ἐφ' ἱπποδάμοισι φέρειν πολύδακρυν ἄρηα·
κήρυκες δ' ἀνὰ ἄστυ διῒ φίλοι ἀγγελλόντων,
παῖδας πρωθήβας, πολιοκροτάφους τε γέροντας,
λέξασθαι περὶ ἄστυ, θεοδμήτων ἐπὶ πύργων·
θηλύτεραι δὲ γυναῖκες, ἐνὶ μεγάροισιν ἑκάστη,
πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω,
μὴ λόχος εἰσέλθῃσι πόλιν, λαῶν ἀπεόντων·
ὧδ' ἔστω τρῶες μεγαλήτορες, ὡς ἀγορεύω·
μῦθος δ' ὃς μὲν νῦν ὑγιής, εἰρημένος ἔστω·
τὸν δ' ἠοῦς τρώεσσι μεθ' ἱπποδάμοις ἀγορεύσω·
εὔχομαι ἐλπόμενος διΐ τ', ἄλλοισίν τε θεοῖσιν,
ἐξελάαν ἐνθένδε κύνας κηρεσιφορήτους,
οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν·
ἀλλ' ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,
πρωῒ δ' ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες,
νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐγείρομεν ὀξὺν ἄρηα,
εἴσομαι αἴ κέ μ' ὁ τυδεΐδης κρατερὸς διομήδης

παρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τόν
χαλκῷ δηώσας, ἔναρα βροτόεντα φέρωμαι.
αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κ' ἐμὸν ἔγχος
μείνῃ ἐπερχόμενον. ἀλλ' ἐν πρώτοισιν ὀΐω
κείσεται οὐτηθείς, πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι
ἠελίου ἀνιόντος ἐς αὔριον. αἲ γὰρ ἐγὼν ὣς
εἴην ἀθάνατος, καὶ ἀγήραος ἤματα πάντα,
τιοίμην δ' ὡς τίετ' ἀθηναίη, καὶ ἀπόλλων,
ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει ἀργείοισιν.
Ὣς ἕκτωρ ἀγόρευ', ἐπὶ δὲ τρῶες κελάδησαν.
οἱ δ' ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας.
δῆσαν δ' ἱμάντεσσι παρ' ἅρμασιν οἷσιν ἕκαστος.
ἐκ πόλιος δ' ἄξαντο βόας, καὶ ἴφια μῆλα
καρπαλίμως. οἶνον δὲ μελίφρονα οἰνίζοντο,
σῖτόν τ' ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.
κνίσην δ' ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.
οἱ δὲ, μέγα φρονέοντες, ἐπὶ πτολέμοιο γεφύρῃ
εἵατο παννύχιοι. πυρὰ δέ σφισι καίετο πολλά.
ὡς δ' ὅτ' ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην
φαίνετ' ἀριπρεπέα, ὅτε τ' ἔπλετο νήνεμος αἰθήρ,
ἔκ τ' ἔφανεν πᾶσαι σκοπιαὶ, καὶ πρώονες ἄκροι,
καὶ νάπαι, οὐρανόθεν δ' ἄρ' ὑπερράγη ἄσπετος αἰθήρ,
πάντα δέ τ' εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν,
τόσα μεσηγὺ νεῶν, ἠδὲ ξάνθοιο ῥοάων,
τρώων καιόντων, πυρὰ φαίνετο ἰλιόθι πρό.
χίλι' ἄρ' ἐν πεδίῳ πυρὰ καίετο. πὰρ δὲ ἑκάστῳ
εἵατο πεντήκοντα, σέλας πυρὸς αἰθομένοιο.
ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι, καὶ ὀλύρας,
ἑσταότες παρ' ὄχεσφιν, ἐΰθρονον ἠῶ μίμνον.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ. ·Ι· ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ·

Ἀγαμέμνονος συμβουλεύσαντος τοῖς ἕλλησι φυγεῖν, ἵστανται, τὴν ἐναντίαν ἀποφαινόμενοι γνώμην διομήδης καὶ νέστωρ· συμβουλεύσαντος δὲ νέστορος, πρὸς ἀχιλλέα πέμπονται πρέσβεις· καὶ δεηθεῖσιν αὐτοῖς, ἀντεῖπεν ἀχιλλεύς· οἱ δὲ, ἀπαγγέλλουσι· καὶ μετὰ ταῦτα, εἰς ὕπνον τρέπονται·

ΙΛΙΑΔΟΣ· ·Ι· ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ·

Ἐξεσίη δ' ἀχιλῆος ἀπειθέος ἔστιν ἰῶτα.

Ὣς οἱ μὲν τρῶες φυλακὰς ἔχον· αὐτὰρ ἀχαιοὺς
θεσπεσίη ἔχε φύζα, φόβου κρυόεντος ἑταίρη·
πένθει δ' ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι·
ὡς δ' ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα,
βορέης καὶ ζέφυρος, τώ τε θρῄκηθεν ἄητον
ἐλθόντ' ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν
κορθύεται· πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευαν·
ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσιν ἀχαιῶν·
ἀτρείδης δ' ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ,
φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων,
κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,
μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.
ἷζον δ' εἰν ἀγορῇ τετιηότες· ἂν δ' ἀγαμέμνων

ἵστατο δακρυχέων· ὥς τε κρήνη μελάνυδρος,
ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ,
ὣς ὃ βαρυστενάχων, ἔπε' ἀργείοισι μετηύδα·
Ὦ φίλοι, ἀργείων ἡγήτορες, ἠδὲ μέδοντες,
ζεύς με μέγα κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ·
σχέτλιος· ὃς πρὶν μέν μοι ὑπέσχετο, καὶ κατένευσεν
ἴλιον ἐκπέρσαντ' εὐτείχεον, ἀπονέεσθαι·
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο καί με κελεύει
δυσκλέα ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν·
οὕτω που διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα,
ἠδ' ἔτι καὶ λύσει· τοῦ, γὰρ κράτος ἐστὶ μέγιστον·
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
οὐ γὰρ ἔτι τροίην αἱρήσομεν εὐρυάγυιαν·
Ὣς ἔφαθ'. οἳ δ' ἄρα πάντες, ἀκὴν ἐγένοντο σιωπῇ·
δὴν δ' ἄνεῳ ἦσαν τετιηότες υἷες ἀχαιῶν·
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς διομήδης·
ἀτρεΐδη· σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,
ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ, σὺ δὲ μή τι χολωθῇς·
ἀλκὴν μέν μοι πρῶτος ὀνείδισας ἐν δαναοῖσι,
φὰς ἔμεν ἀπτόλεμον, καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα
ἴσασ' ἀργείων ἠμὲν νέοι, ἠδὲ γέροντες·
σοὶ δὲ διάνδιχα δῶκε κρόνου πάϊς ἀγκυλομήτεω·
σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι πέρι πάντων,
ἀλκὴν δ' οὔ τι δῶκεν, ὅ, τε κράτος ἐστὶ μέγιστον·
δαιμόνι', οὕτω που μάλα ἔλπεαι υἷας ἀχαιῶν
ἀπτολέμους τ' ἔμεναι, καὶ ἀνάλκιδας ὡς ἀγορεύεις·
εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι,
ἔρχεο, πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης

ἑστᾶσ', αἵ τοι ἕποντο μυκήνηθεν μάλα πολλαί·
ἀλλ' ἄλλοι μενέουσι κάρη κομόωντες ἀχαιοί,
εἰσόκεπερ τροίην διαπέρσομεν· εἰ δὲ καὶ αὐτοί,
φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
νῶϊ δ' ἐγὼ, σθένελός τε, μαχησόμεθ' εἰσόκε τέκμωρ
ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν·
Ὣς ἔφαθ' οἱ δ' ἄρα πάντες ἐπίαχον υἷες ἀχαιῶν,
μῦθον ἀγασσάμενοι διομήδεος ἱπποδάμοιο·
τοῖσι δ' ἀνιστάμενος, μετεφώνεεν ἱππότα νέστωρ·
Τυδείδη, πέρι μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,
καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος·
οὔτις τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι ἀχαιοί·
οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων·
ἦ μὴν καὶ νέος ἐσσὶ, ἐμὸς δέ κε καὶ πάϊς εἴης
ὁπλότατος γενεῆφιν, ἀτὰρ πεπνυμένα βάζεις
ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες·
ἀλλ' ἄγ' ἐγὼν, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,
ἐξείπω, καὶ πάντα διίξομαι· οὐδέ κε τίς μοι
μῦθον ἀτιμήσει, οὐδὲ κρείων ἀγαμέμνων·
ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος,
ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος·
ἀλλ' ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ,
δόρπα τ' ἐφοπλισόμεσθα, φυλακτῆρες δὲ ἕκαστοι
λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός·
κούροισιν μὲν ταῦτ' ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα
ἀτρείδη, σὺ μὲν ἄρχε, σὺ γὰρ βασιλεύτατός ἐσσι·
δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι οὔτι ἀεικές·
πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες ἀχαιῶν
ἠμάτιαι θρήκηθεν ἐπ' εὐρέα πόντον ἄγουσι·
πᾶσά τοι ἔσθ' ὑποδεξίη· πολέεσσι δ' ἀνάσσεις·

πολλῶν δ' ἀγρομένων, τῷ πείσεαι, ὅς κεν ἀρίστην
βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας ἀχαιοὺς
ἐσθλῆς, καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν
καίουσι πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;
νὺξ δ' ἥδ', ἠὲ διαρραίσει στρατὸν, ἠὲ σαώσει·
Ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ, μάλα μὲν κλύον, ἠδ' ἐπίθοντο·
ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο,
ἀμφί τε νεστορίδην θρασυμήδεα ποιμένα λαῶν,
ἠδ' ἀμφ' ἀσκάλαφον, καὶ ἰάλμενον, υἷας ἄρηος,
ἀμφί τε μηριόνην, ἀφαρῆά τε, δηΐπυρόν τε,
ἠδ' ἀμφὶ κρείοντος υἱόν· λυκομήδεα δῖον·
ἑπτ' ἔσαν ἡγεμόνες φυλάκων· ἑκατὸν δὲ ἑκάστῳ
κοῦροι ἅμ' ἔστειχον· δολίχ' ἔγχεα χερσὶν ἔχοντες,
κὰδ δὲ μέσον τάφρου, καὶ τείχεος ἷζον ἰόντες·
ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπον ἕκαστος·
ἀτρείδης δὲ γέροντας ἀολλέας ἦγεν ἀχαιῶν
ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα·
οἳ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον·
αὐτὰρ ἐπεὶ πόσιος, καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖς, ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
νέστωρ· οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο, καὶ μετέειπεν·
Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν ἀγάμεμνον,
ἐν σοὶ μὲν λήξω· σέο δ' ἄρξομαι, οὕνεκα πολλῶν
λαῶν ἐσσὶ ἄναξ, καί τοι ζεὺς ἐγγυάλιξε
σκῆπτρόν τ', ἠδὲ θέμιστας, ἵνα σφίσι βουλεύησθα·
τῷ σε χρὴ περὶ μὲν φάσθαι ἔπος, ἠδ' ἐπακοῦσαι·
κρηῆναι δὲ καὶ ἄλλῳ, ὅταν τινὰ θυμὸς ἀνώγῃ
εἰπεῖν εἰς ἀγαθόν· σέο δ' ἕξεται ὅττι κεν ἄρχῃ·
αὐτὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα·

οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσῃ,
οἷον ἐγὼ νοέω ἠμὲν πάλαι, ἠδ' ἔτι καὶ νῦν·
ἐξέτι τοῦ· ὅτε διογενὲς βρισηΐδα κούρην
χωομένου ἀχιλῆος, ἔβης κλισίηθεν ἀπούρας·
οὔτι καθ' ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε
πόλλ' ἀπεμυθεόμην, σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
εἴξας, ἄνδρα φέριστον ὃν ἀθάνατοί περ ἔτισαν,
ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλ' ἔτι καὶ νῦν
φραζώμεσθ', ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν
δώροισίν τ' ἀγανοῖσιν, ἔπεσσί τε μειλιχίοισιν·
Τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν ἀγαμέμνων·
ὦ γέρον, οὔτι ψεῦδος ἐμὰς ἄτας κατέλεξας·
ἀασάμην· οὐδ' αὐτὸς ἀναίνομαι ἀντί νυ πολλῶν
λαῶν ἐστὶν ἀνήρ, ὅν τε ζεὺς κῆρι φιλήσει·
ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν ἀχαιῶν·
ἀλλ' ἐπεὶ ἀασάμην, φρεσὶ λευγαλέῃσι πιθήσας,
ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τ' ἀπερείσι' ἄποινα·
ὑμῖν δ' ἐν πάντεσσι περικλυτὰ δῶρ' ὀνομήνω·
ἕπτ' ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους
πηγοὺς, ἀθλοφόρους οἳ ἀέθλια ποσσὶν ἄροντο·
οὔ κεν ἀλήϊος εἴη ἀνήρ, ᾧ τόσσα γένοιτο,
οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι·
δώσω δ' ἑπτὰ γυναῖκας ἀμύμονας ἔργ' εἰδυίας,
λεσβίδας, ἃς ὅτε λέσβον ἐϋκτιμένην ἕλεν αὐτός,
ἐξελόμην· αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν·
τὰς μέν οἱ δώσω, μετὰ δ' ἔσσεται, ἣν τότ' ἀπηύρων
κούρην βρισῆος· καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι,
μήποτε τῆς εὐνῆς ἐπιβήμεναι, ἠδὲ μιγῆναι,

ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν, ἠδὲ γυναικῶν.
ταῦτα μὲν αὐτίκα πάντα παρέσεται. εἰ δέ κεν αὖτε
ἄστυ μέγα πριάμοιο θεοὶ δώωσ' ἀλαπάξαι,
νῆα ἅλις χαλκοῦ, καὶ χρυσοῦ νηησάσθω
εἰσελθὼν, ὅτε κεν δατεώμεθα ληΐδ' ἀχαιοί.
τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,
αἵ κε μετ' ἀργείην ἑλένην κάλλισται ἔωσιν.
εἰ δέ κεν ἄργος ἱκοίμεθ' ἀχαιϊκὸν οὖθαρ ἀρούρης,
γαμβρός κέν μοι ἔοι, τίσω δέ μιν ἶσον ὀρέστῃ,
ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
τρεῖς δέ μοι εἰσὶ θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ,
χρυσόθεμις, καὶ λαοδίκη, καὶ ἰφιάνασσα.
τάων, ἥν κ' ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω
πρὸς οἶκον πηλῆος. ἐγὼ δ' ἐπὶ μείλια δώσω
πολλὰ μάλ', ὅσσ' οὔπω τις ἑῇ ἐπέδωκε θυγατρί.
ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα,
καρδαμύλην, ἐνόπην τε, καὶ ἱρὴν ποιήεσσαν,
φηράς τε ζαθέας, ἠδ' ἄνθειαν βαθύλειμον,
καλήν τ' αἴπειαν, καὶ πήδασον ἀμπελόεσσαν,
πᾶσαι δ' ἐγγὺς ἁλὸς νέαται πύλου ἠμαθόεντος.
ἐν δ' ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι,
καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
ταῦτά κέ οἱ τελέσαιμι μεταλλήξαντι χόλοιο.
δμηθήτω ἀΐδης τοι ἀμείλιχος, ἠδ' ἀδάμαστος.
τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων.
καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι,
ἠδ' ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.
Τ τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα νέστωρ.
ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν ἀγάμεμνον,

δῶρα μὲν οὐκ ἔτ' ὀνοστὰ διδοῖς ἀχιλῆϊ ἄνακτι.
ἀλλ' ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα
ἔλθωσ' ἐς κλισίην πηληϊάδεω ἀχιλῆος.
εἰ δ' ἄγε τοὺς, ἂν ἐγὼν ἐπιόψομαι, οἱ δὲ, πιθέσθων.
φοῖνιξ μὲν πρώτιστα διῒ φίλος ἡγησάσθω.
αὐτὰρ ἔπειτ' αἴας τε μέγας, καὶ δῖος ὀδυσσεύς.
κηρύκων δ' ὀδῖος τε, καὶ εὐρυβάτης ἅμ' ἑπέσθων.
φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,
ὄφρα διῒ κρονίδῃ ἀρησόμεθ', αἴκ' ἐλεήσῃ.
Ὣς φάτο· τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.
αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
νώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
αὐτὰρ ἐπεὶ σπεῖσάντ', ἔπιόν θ' ὅσον ἤθελε θυμός,
ὁρμῶντ' ἐκ κλισίης ἀγαμέμνονος ἀτρείδαο.
τοῖσι δὲ πόλλ' ἐπέτελλε γερήνιος ἱππότα νέστωρ,
δενδίλλων ἐς ἕκαστον· ὀδυσσῆϊ δὲ μάλιστα
πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα πηλείωνα.
τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
πολλὰ μάλ' εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ,
ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας αἰακίδαο.
μυρμιδόνων δ' ἐπί τε κλισίας, καὶ νῆας ἱκέσθην.
τὸν δ' εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ,
καλῇ, δαιδαλέῃ, ἐπὶ δ' ἀργύρεος ζυγὸς ἦεν,
τὴν ἄρετ' ἐξ ἐνάρων πόλιν ἠετίωνος ὀλέσσας,
τῇ ὅγε θυμὸν ἔτερπεν· ἄειδε δ' ἄρα κλέα ἀνδρῶν.
πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,
δέγμενος αἰακίδην ὁπότε λήξειεν ἀείδων.
τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος ὀδυσσεύς.
στὰν δὲ πρόσθ' αὐτοῖο. ταφὼν δ' ἀνόρουσεν ἀχιλλεὺς

αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος, ἔνθα θάασσεν.
ὣς δ' αὔτως πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.
τὼ καὶ δεικνύμενος, προσέφη πόδας ὠκὺς ἀχιλλεύς.
Χαίρετον, ἦ φίλοι ἄνδρες ἱκάνετον, ἦ τι μάλα χρεώ,
οἵ μοι σκυζομένῳ περ, ἀχαιῶν φίλτατοί ἐστον.
Ὣς ἄρα φωνήσας, προτέρω ἄγε δῖος ἀχιλλεύς.
εἷσεν δ' ἐν κλισμοῖσι, τάπησί τε πορφυρέοισιν.
αἶψα δὲ πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα.
μείζονα δὴ κρητῆρα μενοιτίου υἱὲ καθίστα,
ζωρότερον δὲ κέραιε, δέπας δ' ἔντυνον ἑκάστῳ.
οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.
Ὣς φάτο. πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ.
αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,
ἐν δ' ἄρα νῶτον ἔθηκ' ὄϊος, καὶ πίονος αἰγός
ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ
τῷ δ' ἔχεν αὐτομέδων. τάμνεν δ' ἄρα δῖος ἀχιλλεύς.
καὶ τὰ μὲν εὖ μίστυλλε, καὶ ἀμφ' ὀβελοῖσιν ἔπειρε
πῦρ δὲ μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.
αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη, καὶ φλὸξ ἐμαράνθη,
ἀνθρακιὴν στορέσας, ὀβελοὺς ἐφύπερθε τάνυσσε.
πάσσε δ' ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.
αὐτὰρ ἐπεί ῥ' ὤπτησε, καὶ εἰν ἐλεοῖσιν ἔχευεν,
πάτροκλος μὲν σῖτον ἑλὼν, ἐπένειμε τραπέζῃ
καλοῖς ἐν κανέοισιν. ἀτὰρ κρέα νεῖμεν ἀχιλλεύς.
αὐτὸς δ' ἀντίον ἷζεν ὀδυσσῆος θείοιο
τοίχου τοῦ ἑτέροιο. θεοῖσι δὲ θῦσαι ἀνώγει
πάτροκλον ὃν ἑταῖρον, ὃ δ' ἐν πυρὶ βάλλε θυηλάς.
οἳ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος, καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
νεῦσ' αἴας φοίνικι, νόησε δὲ δῖος ὀδυσσεύς.

πλησάμενος δ' οἴνοιο δέπας, δείδεκτ' ἀχιλῆα·
χαῖρ' ἀχιλεῦ, δαιτὸς μὲν εἴσης οὐκ ἐπιδευεῖς
ἠμὲν ἐνὶ κλισίῃ ἀγαμέμνονος ἀτρεΐδαο,
ἠδὲ καὶ ἐνθάδε νῦν· πάρα γὰρ μενοεικέα πολλὰ
δαίνυσθ'· ἀλλ' οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,
ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς, εἰσορόωντες,
δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν, ἢ ἀπολέσθαι
νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν·
ἐγγὺς γὰρ νηῶν, καὶ τείχεος αὖλιν ἔθεντο
τρῶες ὑπέρθυμοι, τηλεκλητοί τ' ἐπίκουροι,
κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν· οὐδ' ἔτι φασὶν
χήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσι πεσέεσθαι·
ζεὺς δέ σφιν κρονίδης ἐνδέξια σήματα φαίνων,
ἀστράπτει· ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων,
μαίνεται ἐκπάγλως πίσυνος διΐ· οὐδέ τι τίει
ἀνέρας οὐδὲ θεοὺς, κρατερὴ δέ ἑ λύσσα δέδυκεν·
ἀρᾶται δὲ τάχιστα φανήμεναι ἠῶ δῖαν·
στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα,
αὐτάς τ' ἐμπρήσειν μαλεροῦ πυρός· αὐτὰρ ἀχαιοὺς
δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ·
ταῦτ' αἰνῶς δείδοικα κατὰ φρένα μή οἱ ἀπειλὰς
ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη
φθίσθαι ἐνὶ τροίῃ, ἑκὰς ἄργεος ἱπποβότοιο·
ἀλλ' ἄνα, εἰ μέμονάς γε, καὶ ὀψέ περ υἷας ἀχαιῶν
τειρομένους ἐρύεσθαι ὑπὸ τρώων ὀρυγμαδοῦ·
αὐτῷ τοι μετόπισθ' ἄχος ἔσσεται, οὐδέ τι μῆχος
ῥεχθέντος κακοῦ ἔστ' ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν
φράζευ, ὅπως δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ·
ὦ πέπον, ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο πηλεὺς
ἤματι τῷ, ὅτε σ' ἐκ φθίης ἀγαμέμνονι πέμπε·

τέκνον ἐμὸν· κάρτος μὲν ἀθηναίη τε, καὶ ἥρη
δώσουσ', αἴ κ' ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν
ἴσχειν ἐν στήθεσι, φιλοφροσύνη γὰρ ἀμείνων,
ληγέμεναι δ' ἔριδος κακομηχάνου, ὄφρα σε μᾶλλον
τίωσ' ἀργείων ἠμὲν νέοι, ἠδὲ γέροντες.
Ὣς ἐπέτελλ' ὁ γέρων, σὺ δὲ λήθεαι· ἀλλ' ἔτι καὶ νῦν
παύε', ἔα δὲ χόλον θυμαλγέα, σοὶ δ' ἀγαμέμνων
ἄξια δῶρα δίδωσι μεταλλήξαντι χόλοιο.
εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω,
ὅσσα τοι ἐνὶ κλισίῃσιν ὑπέσχετο δῶρ' ἀγαμέμνων.
ἕπτ' ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους
πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
οὔ κεν ἀλήϊος εἴη ἀνὴρ, ᾧ τόσσα γένοιτο,
οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
ὅσσ' ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.
δώσει δ' ἑπτὰ γυναῖκας ἀμύμονας, ἔργ' εἰδυίας,
λεσβίδας, ἃς ὅτε λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς,
ἐξέλεθ', αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.
τὰς μέν τοι δώσει. μετὰ δ' ἔσσεται, ἣν τότ' ἀπηύρα
κούρην βρισῆος, καὶ ἐπὶ μέγαν ὅρκον ὀμεῖται
μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι, ἠδὲ μιγῆναι,
ἣ θέμις ἐστὶν ἄναξ, ἤτ' ἀνδρῶν, ἤτε γυναικῶν.
ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε
ἄστυ μέγα πριάμοιο θεοὶ δώωσ' ἀλαπάξαι,
νῆα ἅλις χρυσοῦ, καὶ χαλκοῦ νηήσασθαι
εἰσελθὼν, ὅτε κεν δατεώμεθα ληΐδ' ἀχαιοί.
τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,
αἵ κε μετ' ἀργείην ἑλένην, κάλλισται ἔωσιν.
εἰ δέ κεν ἄργος ἱκοίμεθ' ἀχαιϊκὸν οὖθαρ ἀρούρης,

γαμβρὸς

γαμβρός κέν οἱ ἔοις, τίσει δέ σε ἶσον ὀρέστῃ,
ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἐνὶ πολλῇ·
τρεῖς δέ οἱ εἰσὶ θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ,
χρυσόθεμις, καὶ λαοδίκη, καὶ ἰφιάνασσα·
τάων ἥν κ' ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι
πρὸς οἶκον πηλῆος· ὁ δ' αὖτ' ἐπὶ μείλια δώσει
πολλὰ μάλ', ὅσ' οὔπω τις ἑῇ ἐπέδωκε θυγατρί·
ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα,
καρδαμύλην, ἐνόπην τε, καὶ ἱρὴν ποιήεσσαν,
φηράς τε ζαθέας, ἠδ' ἄνθειαν βαθύλειμον,
καλήν τ' αἴπειαν, καὶ πήδασον ἀμπελόεσσαν·
πᾶσαι δ' ἐγγὺς ἁλὸς νέαται πύλου ἠμαθόεντος,
ἐν δ' ἄνδρες ναίουσι πολύρρηνες, πολυβοῦται,
οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσιν,
καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας·
ταῦτα κέ τοι τελέσειε μεταλλήξαντι χόλοιο·
εἰ δέ τοι ἀτρείδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον
αὐτὸς, καὶ τοῦ δῶρα, σὺ δ' ἄλλους περ παναχαιοὺς
τειρομένους ἐλέαιρε κατὰ στρατὸν, οἵ σε θεὸν ὣς,
τίσουσ'· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο·
νῦν γάρ χ' ἕκτορ' ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι
λύσσαν ἔχων ὀλοὴν, ἐπεὶ οὔτινά φησιν ὁμοῖον
οἷ ἔμεναι δαναῶν, οὓς ἐνθάδε νῆες ἔνεικαν·
Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
διογενὲς λαερτιάδη, πολυμήχαν' ὀδυσσεῦ,
χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν·
ᾗ περ δὴ φρονέω τε, καὶ ὡς τετελεσμένον ἔσται,
ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος·
» ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς ἀΐδαο πύλῃσιν,
» ὅς χ' ἕτερον μὲν κεύθει ἐνὶ φρεσὶν, ἄλλο δὲ εἴπῃ·

αὐτὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα·
οὔτέ με γ' ἀτρεΐδην ἀγαμέμνονα πεισέμεν οἴω,
οὔτ' ἄλλους δαναοὺς ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν,
μάρνασθαι δηΐοισι μετ' ἀνδράσι νωλεμὲς αἰεί,
ἴση μοῖρα μένοντι, καὶ εἰ μάλα τις πολεμίζοι·
ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός
κάτθαν' ὁμῶς ὅ, τ' ἀεργὸς ἀνὴρ, ὅ, τε πολλὰ ἐοργώς·
οὐδέ τί μοι περίκειται· ἐπεὶ πάθον ἄλγεα θυμῷ,
αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν·
ὡς δ' ὄρνις ἀπτῆσιν νεοσσοῖσι προφέρῃσι
μάστακ' ἐπεί κε λάβῃσι, κακῶς δ' ἄρα οἱ πέλει αὐτῇ,
ὣς καὶ ἐγὼ, πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον,
ἤματα δ' αἱματόεντα διέπρησσον πολεμίζων,
ἀνδράσι μαρναμένοις ὀάρων ἕνεκα σφετεράων·
δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ' ἀνθρώπων·
πεζὸς δ' ἕνδεκά φημι κατὰ τροίην ἐρίβωλον·
τάων ἐκ πασέων, κειμήλια πολλὰ καὶ ἐσθλὰ
ἐξελόμην· καὶ πάντα φέρων ἀγαμέμνονι δόσκον
ἀτρείδῃ· ὁ δ' ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι,
δεξάμενος διὰ παῦρα δασάσκετο· πολλὰ δ' ἔχεσκε,
ἄλλα δ' ἀριστήεσσι δίδου γέρα, καὶ βασιλεῦσι·
τοῖσι μὲν ἔμπεδα κεῖται· ἐμεῦ δ' ἀπὸ μούνου ἀχαιῶν,
εἵλετ' ἔχει δ' ἄλοχον θυμαρέα, τῇ παριαύων,
τερπέσθω· τί δὲ δεῖ πολεμιζέμεναι τρώεσσιν
ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ' ἀγείρας
ἀτρείδης· ἦ οὐχ ἑλένης ἕνεκ' ἠϋκόμοιο;
ἦ μοῦνοι φιλέουσ' ἀλόχους μερόπων ἀνθρώπων
ἀτρεῖδαι; ἐπεὶ ὅστις ἀγαθὸς, καὶ ἐχέφρων,
τὴν αὐτοῦ φιλέει, καὶ κήδεται· ὡς καὶ ἐγὼ τὴν,
ἐκ θυμοῦ φίλεον, δουρικτητήν περ ἐοῦσαν·

νῦν δ' ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο, καί μ' ἀπάτησε,
μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει·
ἀλλ' ὀδυσεῦ σὺν σοί τε, καὶ ἄλλοισι βασιλεῦσι,
φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.
ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο.
καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπ' αὐτῷ,
εὐρεῖαν μεγάλην, ἐν δὲ, σκόλοπας κατέπηξεν·
ἀλλ' οὐδ' ὧς δύναται σθένος ἕκτορος ἀνδροφόνοιο
ἴσχειν. ὄφρα δ' ἐγὼ μετ' ἀχαιοῖσι πολέμιζον,
οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν ἕκτωρ,
ἀλλ' ὅσον ἐς σκαιάς τε πύλας, καὶ φηγὸν ἵκανεν·
ἔνθά ποτ' οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν·
νῦν δ' ἐπεὶ οὐκ ἐθέλω πολεμίζειν ἕκτορι δίῳ,
αὔριον ἱρὰ διὶ ῥέξας, καὶ πᾶσι θεοῖσι
νηήσας εὖ νῆας, ἐπὴν ἅλαδε προερύσω,
ὄψεαι ἢν ἐθέλῃσθα, καὶ αἴ κεν τοι τὰ μεμήλῃ,
ἦρι μάλ' ἑλλήσποντον ἐπ' ἰχθυόεντα πλεούσας
νῆας ἐμάς, ἐν δ' ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·
εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος,
ἤματί κεν τριτάτῳ φθίην ἐρίβωλον ἱκοίμην·
ἔστι δέ μοι μάλα πολλὰ τὰ κάλλιπον ἐνθάδε ἔρρων·
ἄλλον δ' ἐνθένδε χρυσὸν, καὶ χαλκὸν ἐρυθρὸν,
ἠδὲ γυναῖκας ἐϋζώνους, πολιόν τε σίδηρον
ἄξομαι· ἅσσ' ἔλαχόν γε· γέρας δέ μοι ὅς περ ἔδωκεν,
αὖτις ἐφυβρίζων ἕλετο κρείων ἀγαμέμνων
ἀτρείδης· τῷ πάντ' ἀγορευέμεν ὡς ἐπιτέλλω
ἀμφαδὸν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται ἀχαιοὶ,
εἴ τινά που δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν,
αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδ' ἂν ἔμοι γε
τετλαίη κύνεός περ ἐὼν, εἰς ὦπα ἰδέσθαι·

οὐδέ τι οἱ βουλὰς συμφράσομαι, οὐδὲ μὲν ἔργον.
ἐκ γὰρ δή μ' ἀπάτησε, καὶ ἤλιτεν οὐδ' ἂν ἔτ' αὖτις
ἐξαπάφοιτ' ἐπέεσσιν ἅλις δέ οἱ, ἀλλὰ ἕκηλος
ἐῤῥέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα ζεύς·
ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ·
οὐδ' εἴ μοι δεκάκις τε, καὶ εἰκοσάκις τόσα δοίη,
ὅσσα τέ οἱ νῦν ἐστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,
οὐδ' ὅσ' ἐς ὀρχομενὸν προτινίσσεται, οὐδ' ὅσα θήβας
αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν, κτήματα κεῖται,
αἵ θ' ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ' ἀν' ἑκάστην
ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισι, καὶ ὄχεσφιν,
οὐδ' εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε, κόνις τε,
οὐδέ κεν ὣς ἔτι θυμὸν ἐμὸν πείσει' ἀγαμέμνων,
πρίν γ' ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην·
κούρην δ' οὐ γαμέω ἀγαμέμνονος ἀτρεΐδαο·
οὐδ' εἰ χρυσείῃ ἀφροδίτῃ κάλλος ἐρίζοι,
ἔργα δ' ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι,
οὐδέ μιν ὣς γαμέω· ὁ δ' ἀχαιῶν ἄλλον ἑλέσθω,
ὅς τις οἷ τ' ἐπέοικεν, καὶ ὃς βασιλεύτερός ἐστι·
ἢν γὰρ δή με σόωσι θεοί, καὶ οἴκαδ' ἵκωμαι,
πηλεύς θήν μοι ἔπειτα γυναῖκα γαμέσσεται αὐτός·
πολλαὶ ἀχαιΐδες εἰσὶν ἀν' ἑλλάδατε, φθίηντε,
κοῦραι ἀριστήων, οἵτε πτολίεθρα ῥύονται·
τάων ἥν κ' ἐθέλοιμι φίλην ποιήσομ' ἄκοιτιν·
ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ
γήμαντι μνηστὴν ἄλοχον, εἰκυῖαν ἄκοιτιν,
κτήμασι τέρπεσθαι, τὰ γέρων ἐκτήσατο πηλεύς·
οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον, οὐδ' ὅσα φασὶν
ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον,
τοπρὶν ἐπ' εἰρήνης, πρὶν ἐλθεῖν υἷας ἀχαιῶν,

οὐδ' ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
φοίβου ἀπόλλωνος πυθοῖ ἐνὶ πετρηέσσῃ·
" ληϊστοὶ μὲν γάρ τε βόες, καὶ ἴφια μῆλα,
" κτητοὶ δὲ τρίποδές τε, καὶ ἵππων ξανθὰ κάρηνα·
" ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε ληϊστή,
" οὔθ' ἑλετή· ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων,
μήτηρ γάρ τέ μέ φησι θεὰ θέτις ἀργυρόπεζα
διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δε.
εἰ μέν κ' αὖθι μένων τρώων πόλιν ἀμφὶ μάχωμαι,
ὤλετο μέν μοι νόστος ἀτὰρ κλέος ἄφθιτον ἔσται.
εἰ δέ κεν οἴκαδ' ἵκωμαι φίλην ἐς πατρίδα γαῖαν,
ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν
ἔσσεται, οὐδέ κέ μ' ὦκα τέλος θανάτοιο κιχείη.
καί δ' ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην
οἴκαδ' ἀποπλείειν· ἐπεὶ οὐκέτι δήετε τέκμωρ
ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα ζεὺς
χεῖρα ἑὴν ὑπερέσχε· τεθαρσήκασι δὲ λαοί.
ἀλλ' ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν ἀχαιῶν,
ἀγγελίην ἀπόφασθε, τὸ γὰρ γέρας ἐστὶ γερόντων,
ὄφρ' ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,
ἥ κέ σφιν νῆάς τε σόῃ, καὶ λαὸν ἀχαιῶν
νηυσὶν ἐπὶ γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδε γ' ἑτοίμη,
ἣν νῦν ἐφράσαντο, ἐμεῦ ἀπομηνίσαντος.
φοῖνιξ δ' αὖθι παρ' ἄμμι μένων, κατακοιμηθήτω,
ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ' ἕπηται
αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δ' οὔτι μιν ἄξω·
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν
ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα φοῖνιξ,
δάκρυ' ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν ἀχαιῶν·

ἢ μὲν δὴ νόστον γε μετὰ φρεσὶ φαίδιμ' ἀχιλλεῦ
βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι
πῦρ ἐθέλεις ἀΐδηλον· ἐπεὶ χόλος ἔμπεσε θυμῷ·
πῶς ἂν ἔπειτ' ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην
οἶος· σοὶ δέ μ' ἔπεμπε γέρων ἱππηλάτα πηλεὺς
ἤματι τῷ· ὅτε σ' ἐκ φθίης ἀγαμέμνονι πέμπε
νήπιον· οὔπω εἰδόθ' ὁμοιΐου πολέμοιο,
οὐδ' ἀγοράων, ἵνα τ' ἄνδρες ἀριπρεπέες τελέθουσι.
τοὔνεκά με προέηκε, διδασκέμεναι τάδε πάντα,
μύθων τε ῥητῆρ' ἔμεναι· πρηκτῆρά τε ἔργων·
ὡς ἂν ἔπειτ' ἀπὸ σεῖο φίλον τέκος· οὐκ ἐθέλοιμι
λείπεσθ', οὐδ' εἴ κεν μοι ὑποσταίη θεὸς αὐτὸς
γῆρας ἀποξύσας, θήσειν νέον ἡβώοντα,
οἷον ὅτε πρῶτον λίπον ἑλλάδα καλλιγύναικα·
φεύγων νείκεα πατρὸς ἀμύντορος ὀρμενίδαο·
ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο·
τὴν αὐτὸς φιλέεσκεν· ἀτιμάζεσκε δ' ἄκοιτιν,
μητέρ' ἐμήν· ἡ δ' αἰὲν ἐμὲ λισσέσκετο γούνων
παλλακίδι προμιγῆναι, ἵν' ἐχθήρειε γέροντα.
τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δ' ἐμὸς αὐτίκ' ὀϊσθεὶς·
πολλὰ κατηρᾶτο. στυγερὰς δ' ἐπεκέκλετ' ἐριννύς·
μήποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν
ἐξ ἐμέθεν γεγαῶτα. θεοὶ δ' ἐτέλειον ἐπαράς,
ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ περσεφόνεια.
ἔνθα μοι οὐκέτι πάμπαν ἐρητύετ' ἐν φρεσὶ θυμὸς
πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι·
ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες·
αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι·
πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς,
ἔσφαζον. πολλοὶ δὲ σύες θαλέθοντες, ἀλοιφῇ

εὑόμενοι, τανύοντο διὰ φλογὸς ἡφαίστοιο.
πολλὸν δ' ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος·
εἰνάνυχες δέ μοι ἀμφ' αὐτῷ παρὰ νύκτας ἴαυον·
οἱ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον· οὐδέ ποτ' ἔσβη
πῦρ· ἕτερον μὲν ὑπ' αἰθούσῃ εὐερκέος αὐλῆς,
ἄλλο δ' ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων·
ἀλλ' ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,
καὶ τότ' ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας
ῥήξας, ἐξῆλθον, καὶ ὑπέρθορον ἕρκιον αὐλῆς
ῥεῖα, λαθὼν φύλακάς τ' ἄνδρας, δμωάς τε γυναῖκας·
φεῦγον ἔπειτ' ἀπάνευθε δι' ἑλλάδος εὐρυχόροιο,
φθίην δ' ἐξικόμην ἐριβώλακα μητέρα μήλων·
ἐς πηλῆα ἄναχθ', ὁ δέ με πρόφρων ὑπέδεκτο,
καί με φίλησ', ὡσείτε πατὴρ ὃν παῖδα φιλήσῃ
μοῦνον, τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι·
καί μ' ἀφνειὸν ἔθηκε πολὺν δέ μοι ὤπασε λαόν·
ναῖον δ' ἐσχατιὴν φθίης, δολόπεσσιν ἀνάσσων·
καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελ' ἀχιλλεῦ
ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμ' ἄλλῳ
οὔτ' ἐς δαῖτ' ἰέναι, οὔτ' ἐν μεγάροισι πάσασθαι,
πρίν γ' ὅτε δή σ' ἐπ' ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας,
ὄψου τ' ἄσαιμι προταμὼν, καὶ οἶνον ἐπισχών·
πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα
οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ·
ὣς ἐπὶ σοὶ μάλα πολλ' ἔπαθον, καὶ πόλλ' ἐμόγησα,
τὰ φρονέων, ὅ μοι οὔτι θεοὶ γόνον ἐξετέλειον
ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελ' ἀχιλλεῦ
ποιεύμην, ἵνα μοί ποτ' ἀεικέα λοιγὸν ἀμύνῃς·
ἀλλ' ἀχιλεῦ· δάμασον θυμὸν μέγαν, οὐδέ τί σε χρὴ
νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί·

» τῶν, περ καὶ μείζων ἀρετή, τιμήτε, βίητε·
καὶ μὲν τοὺς, θυέεσι, καὶ εὐχωλῇς ἀγανῇσι,
λοιβῇς τε, κνίσῃτε, παρατρωπῶσ' ἄνθρωποι
λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ, καὶ ἁμάρτῃ·
καὶ γάρ τε λιταί εἰσι διὸς κοῦραι μεγάλοιο,
χωλαί τε, ῥυσαίτε, παραβλῶπές τ' ὀφθαλμώ,
αἵ ῥάτε καὶ μετόπισθ' ἄτης ἀλέγουσι κιοῦσαι.
ἡ δ' ἄτη, σθεναρήτε καὶ ἀρτίπος, οὕνεκα πάσας
πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπ' αἶαν
βλάπτουσ' ἀνθρώπους, αἱ δ' ἐξακέονται ὀπίσω·
ὃς μέν τ' αἰδέσεται κούρας διὸς ἆσσον ἰούσας,
τὸν δὲ μέγ' ὤνησαν, καί τ' ἔκλυον εὐξαμένοιο·
ὃς δέ κ' ἀνήνηται, καί τε στερεῶς ἀποείπῃ,
λίσσονται δ' ἄρα ταίγε δία κρονίωνα κιοῦσαι,
τῷ ἄτην ἅμ' ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ·
ἀλλ' ἀχιλεῦ, πόρε καὶ σὺ διὸς κούρῃσιν ἕπεσθαι
τιμήν, ἥ τ' ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν·
εἰ μὲν γὰρ μὴ δῶρα φέροι, τὰ δ' ὄπισθ' ὀνομάζοι
ἀτρείδης, ἀλλ' αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,
οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην
ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης·
νῦν δ' ἅμα τ' αὐτίκα πολλὰ δίδοι, τὰ δ' ὄπισθεν ὑπέστη
ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους,
κρινάμενος κατὰ λαὸν ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ
φίλτατοι ἀργείων, τῶν μὴ σύγε μῦθον ἐλέγξῃς,
μὴ δὲ πόδας, πρὶν δ' οὔτι νεμεσσητὸν κεχολῶσθαι.
οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν
ἡρώων, ὅτε κέν τιν' ἐπιζάφελος χόλος ἵκοι,
δωρητοίτε πέλοντο, παράρρητοί τ' ἐπέεσι·
μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι, οὔτι νέονγε

ὣς ἦν, ἐν δ' ὑμῖν ἐρέω πάντεσσι φίλοισι.
κουρῆτές τ' ἐμάχοντο, καὶ αἰτωλοὶ μενεχάρμαι
ἀμφὶ πόλιν καλυδῶνα, καὶ ἀλλήλους ἐνάριζον·
αἰτωλοὶ μὲν ἀμυνόμενοι καλυδῶνος ἐραννῆς,
κουρῆτες δὲ, διαπραθέειν μεμαῶτες ἄρηϊ.
καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος ἄρτεμις ὦρσε
χωσαμένη· ὅ οἱ οὔτι θαλύσια γουνῷ ἀλωῆς
οἰνεὺς ῥέξ', ἄλλοι δὲ θεοὶ δαίνυνθ' ἑκατόμβας
οἴῃ δ' οὐκ ἔρρεξε διὸς κούρῃ μεγάλοιο,
ἢ λάθετ', ἢ οὐκ ἐνόησεν, ἀάσατο δὲ μέγα θυμῷ.
ἡ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα,
ὦρσεν ἐπὶ χλούνην σῦν ἄγριον ἀργιόδοντα,
ὃς κακὰ πόλλ' ἔρδεσκεν ἔθων οἰνῆος ἀλωήν·
πολλὰ δ' ὅγε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ
αὐτῇσιν ῥίζῃσι, καὶ αὐτοῖς ἄνθεσι μήλων·
τὸν δ' υἱὸς οἰνῆος ἀπέκτεινεν μελέαγρος
πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας,
καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι.
τόσσος ἔην· πολλοὺς δὲ πυρῆς ἐπέβησ' ἀλεγεινῆς.
ἡ δ' ἀμφ' αὐτῷ θῆκε πολὺν κέλαδον, καὶ ἀϋτὴν
ἀμφὶ συὸς κεφαλῇ, καὶ δέρματι λαχνήεντι,
κουρήτων τε μεσηγὺ, καὶ αἰτωλῶν μεγαθύμων·
ὄφρα μὲν οὖν μελέαγρος ἀρηΐφιλος πολέμιζε,
τόφρα δὲ κουρήτεσσι κακῶς ἦν· οὐδ' ἐδύναντο
τείχεος ἔκτοσθε μίμνειν, πολέες περ ἐόντες·
ἀλλ' ὅτε δὴ μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων
οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,
ἤτοι ὁ, μητρὶ φίλῃ ἀλθαίῃ χωόμενος κῆρ,
κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ κλεοπάτρῃ,
κούρῃ μαρπήσσης καλλισφύρου εὐηνίνης,

ἴδεώ θ᾽· ὃς κάρτιστος ἐπιχθονίων γένετ᾽ ἀνδρῶν,
τῶν τότε· καί ῥ᾽ ἄνακτος ἐναντίον εἵλετο τόξον
φοίβου ἀπόλλωνος, καλλισφύρου εἵνεκα νύμφης·
τὴν, δὲ τότ᾽ ἐν μεγάροισι πατὴρ, καὶ πότνια μήτηρ,
ἀλκυόνην καλέεσκον ἐπώνυμον· οὕνεκ᾽ ἄρ αὐτῆς
μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα
κλαῖ᾽, ὅτε μιν ἑκάεργος ἀνήρπασε φοῖβος ἀπόλλων·
τῇ, ὅ γε παρκατέλεκτο, χόλον θυμαλγέα πέσσων,
ἐξ ἀρέων μητρὸς κεχολωμένος· ἥ ῥα θεοῖσι
πόλλ᾽ ἀχέουσ᾽, ἠρᾶτο κασιγνήτοιο φόνοιο,
πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία
κικλήσκουσ᾽ ἀΐδην, καὶ ἐπαινὴν περσεφόνειαν,
πρόχνυ καθεζομένη· δεύοντο δὲ δάκρυσι κόλποι,
παιδὶ δόμεν θάνατον· τῆς δ᾽ ἠεροφοῖτις ἐριννὺς
ἔκλυεν ἐξ ἐρέβεσφιν, ἀμείλιχον ἦτορ ἔχουσα·
τῶν δὲ τάχ᾽ ἀμφὶ πύλας ὅμαδος, καὶ δοῦπος ὀρώρει,
πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες
αἰτωλῶν· πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους·
ἐξελθεῖν, καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον,
ὁππόθι πιότατον πεδίον καλυδῶνος ἐραννῆς·
ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι
πεντηκοντόγυον· τὸ μὲν ἥμισυ οἰνοπέδοιο,
ἥμισυ δὲ, ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι·
πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα οἰνεύς,
οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο,
σείων κολλητὰς σανίδας, γουνούμενος υἱόν·
πολλὰ δὲ τόν γε κασίγνηται, καὶ πότνια μήτηρ,
ἐλλίσσονθ᾽, ὁ δὲ, μᾶλλον ἀναίνετο, πολλὰ δ᾽ ἑταῖροι,
οἵ οἱ κεδνότατοι, καὶ φίλτατοι ἦσαν ἁπάντων·
ἀλλ᾽ οὐδ᾽ ὧς τοῦ, θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον·

πρίν γ' ὅτε δὴ θάλαμος πύκα βάλλετο· τοὶ δ' ἐπὶ πύργων
βαῖνον κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ·
καὶ τότε δὴ μελέαγρον ἐΰζωνος παράκοιτις,
λίσσετ' ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα
κήδε', ὅσ' ἀνθρώποισι πέλει, τῶν ἄστυ ἁλώῃ·
ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
τέκνα δέ τ' ἄλλοι ἄγουσι, βαθυζώνους τε γυναῖκας·
τοῦ δ' ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα·
βῆ δ' ἰέναι· χροῒ δ' ἔντε' ἐδύσατο παμφανόωντα·
ὣς ὁ μὲν αἰτωλοῖσιν ἀπήμυνε κακὸν ἦμαρ,
εἴξας ᾧ θυμῷ· τῷ δ' οὐκέτι δῶρ' ἐτέλεσσαν
πολλά τε καὶ χαρίεντα· κακὸν δ' ἤμυνε καὶ αὔτως·
ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί· μὴ δέ σε δαίμων
ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη
νηυσὶ καιομένῃσιν ἀμυνέμεν, ἀλλ' ἐπὶ δώροις
ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν ἀχαιοί·
εἰ δέ κ' ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς,
οὐκ ἔθ' ὁμῶς τιμῆς ἔσεαι· πόλεμόν περ ἀλαλκών·
Τὸν δ' ἀπαμειβόμενος, προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
φοῖνιξ ἄττα γεραιέ, διοτρεφὲς οὔτι με ταύτης
χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι διὸς αἴσῃ,
ἥ μ' ἕξει παρὰ νηυσὶ κορωνίσιν, εἰσόκ' ἀϋτμὴ
ἐν στήθεσσι μένῃ· καί μοι φίλα γούνατ' ὀρώρῃ·
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι·
μή μοι σύγχει θυμὸν ὀδυρόμενος, καὶ ἀχεύων,
ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τι σε χρὴ
τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι·
καλόν τοι σὺν ἐμοὶ τὸν, κήδειν, ὅς κε με κήδῃ·
ἶσον ἐμοὶ βασίλευε, καὶ ἥμισυ μείρεο τιμῆς·
οὗτοι δ' ἀγγελέουσι· σὺ δ' αὐτόθι λέξεο μίμνων

εὐνῇ ἐνὶ μαλακῇ, ἅμα δ' ἠοῖ φαινομένηφι,
φρασόμεθ' ἤ κε νεώμεθ' ἐφ' ἡμέτερ', ἦ κε μένωμεν.
ἦ καὶ πατρόκλῳ ὅ γ' ἐπ' ὀφρύσι νεῦσε σιωπῇ
φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα
ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δ' ἄρ' αἴας
ἀντίθεος τελαμωνιάδης μετὰ μῦθον ἔειπε·
Διογενὲς λαερτιάδη πολυμήχαν' ὀδυσσεῦ,
ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ
τῇδέ γ' ὁδῷ κρανέεσθαι, ἀπαγγεῖλαι δὲ τάχιστα
χρὴ μῦθον δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα,
οἵ που νῦν ἕαται ποτιδέγμενοι· αὐτὰρ ἀχιλλεὺς,
ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν,
σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων,
τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων·
νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φόνοιο
ποινὴν, ἢ οὗ παιδὸς ἐδέξατο τεθνειῶτος.
καί ῥ' ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ' ἀποτίσας·
τοῦ δέ τ' ἐρητύεται κραδίη, καὶ θυμὸς ἀγήνωρ,
ποινὴν δεξαμένου· σοὶ δ' ἄλληκτόν τε, κακόν τε
θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης
οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ' ἀρίστας,
ἄλλά τε πόλλ' ἐπὶ τῇσι· σὺ δ' ἵλαον ἔνθεο θυμόν·
αἴδεσαι δὲ μέλαθρον, ὑπωρόφιοι δέ τοι εἰμὲν
πληθύος ἐκ δαναῶν μέμαμεν δέ τοι ἔξοχον ἄλλων,
κήδιστοί τ' ἔμεναι, καὶ φίλτατοι, ὅσοι ἀχαιοί.
Τὸν δ' ἀπαμειβόμενος, προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
αἶαν διογενὲς, τελαμώνιε, κοίρανε λαῶν,
πάντα τί μοι κατὰ θυμὸν ἐείσω μυθήσασθαι·
ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ, ὁππότ' ἐκείνου
μνήσομαι, ὥς μ' ἀσύφηλον ἐν ἀργείοισιν ἔρεξεν

ἀτρείδης· ὡσεῖτιν' ἀτίμητον μετανάστην·
ἀλλ' ὑμεῖς ἔρχεσθε, καὶ ἀγγελίην ἀπόφασθε·
οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος,
πρίν γ' υἱὸν πριάμοιο δαΐφρονος ἕκτορα δῖον
μυρμιδόνων ἐπί τε κλισίας, καὶ νῆας ἱκέσθαι
κτείνοντ' ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.
ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ, καὶ νηῒ μελαίνῃ
ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀίω·
Ὣς ἔφαθ', οἱ δέ, ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον,
σπείσαντες, παρὰ νῆας ἴσαν πάλιν, ἦρχε δ' ὀδυσσεύς·
πάτροκλος δ' ἑτάροισιν, ἰδὲ δμωῇσι κέλευσε
φοίνικι στορέσαι πυκινὸν λέχος ὅ,ττι τάχιστα·
αἱ δ' ἐπιπειθόμεναι, στόρεσαν λέχος ὡς ἐκέλευσε,
κώεά τε, ῥῆγός τε, λίνοιό τε λεπτὸν ἄωτον·
ἔνθ' ὁ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν·
αὐτὰρ ἀχιλλεύς, εὗδε μυχῷ κλισίης εὐπήκτου·
τῷ δ' ἄρα παρκατέλεκτο γυνή, τὴν, λεσβόθεν ἦγε
φόρβαντος θυγάτηρ διομήδη καλλιπάρῃος·
πάτροκλος δ' ἑτέρωθεν ἐλέξατο, πὰρ δ' ἄρα καὶ τῷ,
ἶφις ἐΰζωνος, τήν, οἱ πόρε δῖος ἀχιλλεύς,
σκῦρον ἑλὼν αἰπεῖαν ἐνυῆος πτολίεθρον·
οἱ δ' ὅτε δὴ κλισίῃσιν ἐν ἀτρείδαο γένοντο,
τοὺς, μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες ἀχαιῶν
δειδέχατ' ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τ' ἐρέοντο·
πρῶτος δ' ἐξερέεινεν ἄναξ ἀνδρῶν ἀγαμέμνων·
εἴπ' ἄγε μ' ὦ πολύαιν' ὀδυσεῦ, μέγα κῦδος ἀχαιῶν,
ἤ ῥ' ἐθέλει νήεσσιν ἀμυνέμεναι δήϊον πῦρ,
ἦ ἀπέειπε, χόλος δ' ἔτ' ἔχει μεγαλήτορα θυμόν·
Τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος ὀδυσσεύς·
ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν ἀγαμέμνων,

κεῖνος δ' οὐκ ἐθέλει σβέσαι χόλον, ἀλλ' ἔτι μᾶλλον
πιμπλάνεται μένεος· σὲ δ' ἀναίνεται, ἠδὲ σὰ δῶρα.
αὐτόν σε φράζεσθαι ἅμα ἀργείοισιν ἄνωγεν·
ὅπως κεν νῆάς τε σόοις, καὶ λαὸν ἀχαιῶν·
αὐτὸς δ' ἠπείλησεν ἅμ' ἠοῖ φαινομένηφι
νῆας ἐϋσσέλμους ἅλαδ' ἑλκέμεν ἀμφιελίσσας.
καὶ δ' ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι
οἴκαδ' ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα ζεὺς
χεῖρα ἑὴν ὑπερέσχε. τεθαρσήκασι δὲ λαοί.
Ὣς ἔφατ', εἰσὶ καὶ οἵδε τάδ' εἰπέμεν, οἵ μοι ἕποντο·
αἴας, καὶ κήρυκε δύω πεπνυμένω ἄμφω·
φοίνιξ δ' αὖθ' ὁ γέρων κατελέξατο· ὣς γὰρ ἀνώγει,
ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ' ἕπηται
αὔριον ἢν ἐθέλῃσιν, ἀνάγκῃ δ' οὔτι μιν ἄξει·
Ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
μῦθον ἀγασσάμενοι, μάλα γὰρ κρατερῶς ἀγόρευσε.
δὴν δ' ἄνεῳ ἦσαν τετιηότες υἷες ἀχαιῶν·
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς διομήδης·
Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν ἀγάμεμνον,
μὴ ὄφελες λίσσεσθαι ἀμύμονα πηλείωνα,
μυρία δῶρα διδοὺς, ὁ δ' ἀγήνωρ ἐστὶ καὶ ἄλλως·
νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας·
ἀλλ' ἤτοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἴῃσιν,
ἤ κε μένῃ· τότε δ' αὖτε μαχήσεται ὁππότε κέν μιν
θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ·
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·
νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ,
σίτου, καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ, καὶ ἀλκή·
αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος ἠώς

καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε, καὶ ἵππους
ὀτρυνέων· καὶ δ' αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπήνεσαν βασιλῆες,
μῦθον ἀγασσάμενοι διομήδεος ἱπποδάμοιο·
καὶ τότε δὴ σπείσαντες, ἔβαν κλισίηνδε ἕκαστος·
ἔνθα δ' ἐκοιμήσαντο, καὶ ὕπνου δῶρον ἕλοντο·

ΥΠΟΘΕΣΙΣ ΤΗΣ·Κ·ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

ἀ Γαμέμνων ἀγρυπνήσας, ἀνίστησι τοὺς ἀρίστους τῶν ἑλλήνων, αὐτός τε, καὶ μενέλαος· καὶ ἐπὶ τῆς τάφρου βουλευσάμενοι, πέμπουσι κατασκόπους εἰς τὸ τρώων στρατόπεδον, ὀδυσσέα, καὶ διομήδην· οἳ, δόλωνα μὲν συναντήσαντες, ἀναιροῦσι· πυθόμενοι δὲ παρ' αὐτοῦ ῥῆσόν τινα, καὶ θρᾷκας παρεῖναι ἔνθα ἐστρατοπεδεύσαντο, ἀπελθόντες δολοφονοῦσι· καὶ τοὺς ἵππους ἀπελάσαντες εἰς τὸν ναύσταθμον παραγίνονται.

ΙΛΙΑΔΟΣ·Κ·ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΑΣ.

Κάππα δ' ἄρ' ἀμφοτέρων σκοπιαζέμεν ἤλυθον ἄνδρες·

ἄ Λλοι μὲν παρὰ νηυσὶν ἀριστῆες
παναχαιῶν,
εὗδον παννύχιοι μαλακῷ δεδμη-
μένοι ὕπνῳ·
ἀλλ' οὐκ ἀτρείδην ἀγαμέμνονα ποιμένα λαῶν
ὕπνος ἔχε γλυκερὸς· πολλὰ φρεσὶν ὁρμαίνοντα·
ὡς δ' ὅτ' ἂν ἀστράπτῃ πόσις ἥρης ἠϋκόμοιο

τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον, ἠὲ χάλαζαν,
ἢ νιφετόν· ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,
ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,
ὣς πυκίν' ἐν στήθεσσιν ἀνεστενάχιζ' ἀγαμέμνων
νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός·
ἤτοι ὅτ' ἐς πεδίον τὸ τρωϊκὸν ἀθρήσειε,
θαύμαζε πυρὰ πολλά, τὰ καίετ' ἰλιόθι πρό·
αὐλῶν, συρίγγων τ' ἐνοπήν, ὅμαδόν τ' ἀνθρώπων·
αὐτὰρ ὅτ' ἐς νῆάς τε ἴδοι, καὶ λαὸν ἀχαιῶν
πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας
ὑψόθ' ἐόντι διΐ· μέγα δ' ἔστενε κυδάλιμον κῆρ·
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,
νέστορ' ἔπι πρῶτον νηλήϊον ἐλθέμεν ἀνδρῶν,
εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,
ἥτις ἀλεξίκακος πᾶσι δαναοῖσι γένοιτο,
ὀρθωθεὶς δ' ἔνδυνε περὶ στήθεσι χιτῶνα·
ποσσὶ δ' ὑπαὶ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα·
ἀμφὶ δ' ἔπειτα δαφοινὸν ἑέσατο δέρμα λέοντος
αἴθωνος μεγάλοιο ποδηνεκές· εἵλετο δ' ἔγχος·
ὣς δ' αὔτως μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ
ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε μήτι πάθοιεν
ἀργεῖοι· τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ' ὑγρὴν
ἤλυθον ἐς τροίην πόλεμον θρασὺν ὁρμαίνοντες·
παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε
ποικίλῃ· αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας,
θήκατο χαλκείην· δόρυ δ' εἵλετο χειρὶ παχείῃ·
βῆ δ' ἴμεν ἀνστήσων, ὃν ἀδελφεόν, ὃς μέγα πάντων
ἀργείων ἤνασσε· θεὸς δ' ὣς τίετο δήμῳ.
τὸν δ' εὗρ' ἀμφ' ὤμοισι τιθήμενον ἔντεα καλὰ
νηῒ παρὰ πρύμνῃ· τῷ δ' ἀσπάσιος γένετ' ἐλθών.

τὸν, πρότερος προσέειπε βοὴν ἀγαθὸς μενέλαος·
Τίφθ' οὕτως ἠθεῖε κορύσσεαι· ἦ τιν' ἑταίρων
ὀτρύνεις τρώεσσιν ἐπίσκοπον· ἀλλὰ μάλ' αἰνῶς
δείδω, μὴ οὔτις τοι ὑπόσχηται τόδε ἔργον,
ἄνδρας δυσμενέας σκοπιαζέμεν· οἶος ἐπελθὼν,
νύκτα δι' ἀμβροσίην. μάλα τις θρασυκάρδιος ἔσται.
Τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων ἀγαμέμνων.
χρεὼ βουλῆς ἐμὲ καὶ σὲ, διοτρεφὲς ὦ μενέλαε
κερδαλέης· ἥτις κεν ἐρύσσεται, ἠδὲ σαώσει
ἀργείους· καὶ νῆας, ἐπεὶ διὸς ἐτράπετο φρήν·
ἑκτορέοις ἄρα μᾶλλον· ἐπὶ φρένα θῆχ' ἱεροῖσιν·
οὐ γάρ πω ἰδόμην, οὐδ' ἔκλυον αὐδήσαντος,
ἄνδρ' ἕνα τοσσάδε μέρμερ' ἐπ' ἤματι μητίσασθαι,
ὅσσ' ἕκτωρ ἔρρεξε διῒ φίλος υἷας ἀχαιῶν
αὔτως, οὔτε θεᾶς υἱὸς φίλος, οὔτε θεοῖο.
ἔργα δ' ἔρεξ', ὅσα φημὶ μελησέμεν ἀργείοισι,
δηθά τε, καὶ δολιχόν. τόσα γὰρ κακὰ μήσατ' ἀχαιούς.
ἀλλ' ἴθι νῦν αἴαντα, καὶ ἰδομενῆα κάλεσσον,
ῥίμφα θέων ἐπὶ νῆας· ἐγὼ δ' ἐπὶ νέστορα δῖον
εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι. αἴ κ' ἐθέλῃσιν
ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος, ἠδ' ἐπιτεῖλαι.
κείνου γάρ κε μάλιστα πυθοίατο· τοῖο γὰρ υἱὸς
σημαίνει φυλάκεσσι, καὶ ἰδομενῆος ὀπάων
μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα·
Τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς μενέλαος·
πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι, ἠδὲ κελεύεις·
αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰσόκεν ἔλθῃς,
ἦε θέω μετὰ σ' αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω·
Τὸν δ' αὖτις προσέειπεν ἄναξ ἀνδρῶν ἀγαμέμνων,
αὖθι μένειν, μήπως ἀβροτάξομεν ἀλλήλοιιν

ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι·
φθέγγεο δ' ᾗ κεν ἴῃσθα, καὶ ἐγρήγορθαι ἄνωχθι,
πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον,
πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ·
ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι
Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.
Ὣς εἰπὼν, ἀπέπεμπεν ἀδελφεὸν, εὖ ἐπιτείλας.
αὐτὰρ ὁ βῆ ῥ' ἰέναι μετὰ νέστορα ποιμένα λαῶν·
τόν δ' εὗρεν παρά τε κλισίῃ, καὶ νηῒ μελαίνῃ
εὐνῇ ἔνι μαλακῇ· παρὰ δ' ἔντεα ποικίλ' ἔκειτο,
ἀσπὶς, καὶ δύο δοῦρε, φαεινή τε τρυφάλεια.
πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος ᾧ ῥ' ὁ γεραιὸς
ζώννυθ' ὅτ' ἐς πόλεμον φθισήνορα θωρήσσοιτο,
λαὸν ἄγων· ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.
ὀρθωθεὶς δ' ἄρ' ἐπ' ἀγκῶνος, κεφαλὴν ἐπαείρας,
ἀτρείδην προσέειπε, καὶ ἐξερεείνετο μύθῳ·
τίς δ' οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος,
νύκτα δι' ὀρφναίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι;
ἠέ τιν' οὐρήων διζήμενος, ἤ τιν' ἑταίρων·
φθέγγεο, μηδ' ἀκέων ἐπ' ἔμ' ἔρχεο· τίπτε δέ σε χρεώ·
Τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν ἀγαμέμνων·
ὦ νέστορ νηληϊάδη μέγα κῦδος ἀχαιῶν,
γνώσεαι ἀτρείδην ἀγαμέμνονα, τόν, περὶ πάντων
Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς, εἰσόκ' ἀϋτμὴ
ἐν στήθεσσι μένῃ, καί μοι φίλα γούνατ' ὀρώρῃ.
πλάζομαι ὧδ', ἐπεὶ οὔ μοι ἐπ' ὄμμασι νήδυμος ὕπνος
ἱζάνει· ἀλλὰ μέλει πόλεμος, καὶ κήδε' ἀχαιῶν.
αἰνῶς γὰρ δαναῶν πέρι δείδια, οὐδέ μοι ἦτορ
ἔμπεδον, ἀλλ' ἀλύκτημαι, κραδίη δέ μοι ἔξω
στηθέων ἐκθρώσκει, τρομέει δ' ὑπὸ φαίδιμα γυῖα.

ἀλλ' εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γ' ὕπνος ἱκάνει,
δεῦρ' ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν
μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες, ἠδὲ καὶ ὕπνῳ
κοιμήσωνται· ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται,
δυσμενέες δ' ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν,
μήπως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.
Τ ὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα νέστωρ.
ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν ἀγάμεμνον,
οὔθην ἕκτορι πάντα νοήματα μητίετα ζεὺς
ἐκτελέει ὅσα πού νῦν ἔλπεται· ἀλλά μιν οἴω
κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν ἀχιλλεὺς
ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.
σοὶ δὲ μάλ' ἕψομ' ἐγώ ποτὶ δ' αὖ, καὶ ἐγείρομεν ἄλλους,
ἠμὲν τυδείδην δουρικλυτὸν, ἠδ' ὀδυσῆα,
ἠδ' αἴαντα ταχὺν, καὶ φυλέος ἄλκιμον υἱόν,
ἀλλ' εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν,
ἀντίθεόν τ' αἴαντα, καὶ ἰδομενῆα ἄνακτα.
τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλ' ἐγγύς.
ἀλλὰ φίλον περ ἐόντα, καὶ αἰδοῖον μενέλαον,
νεικέσω· εἴ πέρ μοι νεμεσήσεαι, οὐδ' ἐπικεύσω.
ὡς εὕδει· σοὶ δ' οἴῳ ἐπέτρεψε πονέεσθαι.
νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι·
λισσόμενος, χρειὼ γὰρ ἱκάνεται οὐκέτ' ἀνεκτός.
Τ ὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν ἀγαμέμνων.
ὦ γέρον, ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·
πολλάκι γὰρ μεθίειτε, καὶ οὐκ ἐθέλει πονέεσθαι,
οὔτ' ὄκνῳ εἴκων· οὔτ' ἀφραδίῃσι νόοιο,
ἀλλ' ἐμέ τ' εἰσορόων, καὶ ἐμὴν ποτιδέγμενος ὁρμὴν
νῦν δ' ἐμέο πρότερος μάλ' ἐπέγρετο, καί μοι ἐπέστη,
τὸν μὲν ἐγὼ προέηκα καλήμεναι, οὓς σὺ μεταλλᾷς.

ἀλλ' ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
ἐν φυλάκεσσ'· ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέεσθαι.
Τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα νέστωρ,
οὕτως οὔτις οἱ νεμεσήσεται, οὐδ' ἀπιθήσει
ἀργείων· ὅτε κέν τιν' ἐποτρύνῃ, καὶ ἀνώγῃ.
Ὣς εἰπὼν, ἔνδυνε περὶ στήθεσι χιτῶνα·
ποσσὶ δ' ὑπαὶ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
ἀμφὶ δ' ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν,
διπλῆν ἐκταδίην· οὔλη δ' ἐπενήνοθε λάχνη·
εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ·
βῆ δ' ἰέναι κατὰ νῆας ἀχαιῶν χαλκοχιτώνων
πρῶτον, ἔπειτ' ὀδυσῆα διὶ μῆτιν ἀτάλαντον
ἐξ ὕπνου ἀνέγειρε γερήνιος ἱππότα νέστωρ,
φθεγξάμενος· τὸν δ' αἶψα περὶ φρένας ἤλυθ' ἰωή.
ἐκ δ' ἦλθε κλισίης, καί σφεας πρὸς μῦθον ἔειπε·
Τίφθ' οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε,
νύκτα δι' ἀμβροσίην· ὅτι δὴ χρειὼ τόσον ἵκει;
Τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα νέστωρ.
διογενὲς λαερτιάδη πολυμήχαν' ὀδυσσεῦ,
μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν ἀχαιούς·
ἀλλ' ἕπευ, ὄφρα καὶ ἄλλον ἐγείρομεν, ὅν τ' ἐπέοικε
βουλὰς βουλεύειν ἢ φευγέμεν, ἠὲ μάχεσθαι.
Ὣς φάθ', ὁ δὲ, κλισίην δὲ κιὼν πολύμητις ὀδυσσεὺς,
ποικίλον ἀμφ' ὤμοισι σάκος θέτο· βῆ δὲ μετ' αὐτούς·
βὰν δ' ἐπὶ τυδείδην διομήδεα· τὸν δ' ἐκίχανον
ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δ' ἑταῖροι
εὗδον· ὑπὸ κρασὶν δ' ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν
ὄρθ' ἐπὶ σαυρωτῆρος ἐλήλατο· τῆλε δὲ χαλκός
λάμφ' ὡς ἀστεροπὴ πατρὸς διός· αὐτὰρ ὅ γ' ἥρως
εὗδ', ὑπὸ δ' ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο.

αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
τόν, πὰρ στὰς ἀνέγειρε γερήνιος ἱππότα νέστωρ,
λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε, νείκεσέ τ' ἄντην.
ἔγρεο τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτῇς;
οὐκ ἀΐεις ὡς τρῶες ἐπὶ θρωσμῷ πεδίοιο
ἥαται ἄγχι νεῶν· ὀλίγος δέ τις χῶρος ἐρύκοι;
Ὣς φάθ', ὁ δ' ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε.
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις.
οὔνυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες ἀχαιῶν,
οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων
πάντη ἐποιχόμενοι, σὺ δ' ἀμήχανός ἐσσι γεραιέ.
Τὸν δ' αὖτε προσέειπε γερήνιος ἱππότα νέστωρ.
ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.
εἰσὶ μέν μοι παῖδες ἀμύμονες· εἰσὶ δὲ λαοί
καὶ πολέες· τῶν κέν τις ἐποιχόμενος καλέσειεν.
ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν ἀχαιούς.
νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς.
ἢ μάλα λυγρὸς ὄλεθρος ἀχαιοῖς, ἠὲ βιῶναι.
ἀλλ' ἴθι νῦν αἴαντα ταχὺν, καὶ φυλέος υἱὸν
ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος, εἴ μ' ἐλεαίρεις.
Ὣς φάθ', ὁ δ' ἀμφ' ὤμοισιν ἑέσσατο δέρμα λέοντος
αἴθωνος, μεγάλοιο ποδηνεκὲς, εἵλετο δ' ἔγχος,
βῆ δ' ἰέναι· τοὺς δ' ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
οἱ δ' ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισι γένοντο.
οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,
ἀλλ' ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσονται ἐν αὐλῇ
θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθ' ὕλην
ἔρχηται δι' ὄρεσφι, πολὺς δ' ὀρυμαγδὸς ἐπ' αὐτῷ

ἀνδρῶν, ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν,
ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιϊν ὀλώλει·
νύκτα φυλασσομένοισι κακήν· πεδίονδε γὰρ αἰεὶ
τετράφαθ', ὁππότ' ἐπὶ Τρώων ἀΐοιεν ἰόντων·
τοὺς δ' ὁ γέρων γήθησεν ἰδὼν, θάρσυνέ τε μύθῳ·
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
οὕτω νῦν φίλα τέκνα φυλάσσετε, μὴ δέ τιν' ὕπνος
αἱρείτω· μὴ χάρμα γενώμεθα δυσμενέεσσιν·
Ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δ' ἅμ' ἕποντο
Ἀργείων βασιλῆες, ὅσοι κεκλήατο βουλήν·
τοῖς δ' ἅμα Μηριόνης, καὶ Νέστορος ἀγλαὸς υἱός·
ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι·
τάφρον δ' ἐκδιαβάντες ὀρυκτὴν, ἑδριόωντο
ἐν καθαρῷ· ὅθι δὴ νεκύων διεφαίνετο χῶρος
πιπτόντων· ὅθεν αὖτις ἀπετράπετ' ὄβριμος Ἕκτωρ
ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν·
ἔνθα καθεζόμενοι, ἔπε' ἀλλήλοισι πίφαυσκον·
Τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
ὦ φίλοι, οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ' ἑῷ αὐτοῦ
θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους
ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,
ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,
ἅσσά τε μητιόωσι μετὰ σφίσιν ἢ μεμάασιν,
αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλινδε
ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ' Ἀχαιούς·
ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι
ἀσκηθής, μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη,
πάντας ἐπ' ἀνθρώπους· καί οἱ δόσις ἔσσεται ἐσθλή·
ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι,
τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν,

θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον·
αἰεὶ δ' ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς διομήδης·
νέστορ, ἔμ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ,
ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντα
τρώων· ἀλλ' εἴ τίς μοι ἀνὴρ ἅμ' ἕποιτο καὶ ἄλλος,
μᾶλλον θαλπωρὴ, καὶ θαρσαλεώτερον ἔσται·
σύν τε δύ' ἐρχομένω, καί τε πρὸ ὃ τοῦ ἐνόησεν,
ὅππως κέρδος ἔῃ· μοῦνος δ' εἴπερ τε νοήσῃ,
ἀλλά τε οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.
Ὣς ἔφαθ', οἱ δ' ἔθελον διομήδεϊ πολλοὶ ἕπεσθαι.
ἠθελέτην αἴαντε δύω θεράποντες ἄρηος·
ἤθελε μηριόνης· μάλα δ' ἤθελε νέστορος υἱός·
ἤθελε δ' ἀτρείδης δουρικλυτὸς μενέλαος·
ἤθελε δ' ὁ τλήμων ὀδυσεὺς καταδῦναι ὅμιλον
τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν ἀγαμέμνων·
Τυδείδη διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,
τὸν μὲν δὴ ἕταρόν γ' αἱρήσεαι ὅν κ' ἐθέλῃσθα
φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί·
μὴ δὲ σύ γ' αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω
καλλείπειν· σὺ δὲ χείρον' ὀπάσσεαι αἰδοῖ εἴκων,
ἐς γενεὴν ὁρόων, μὴ δ' εἰ βασιλεύτερός ἐστιν.
Ὣς ἔφατ'· ἔδεισεν δὲ περὶ ξανθῷ μενελάῳ.
τοῖς δ' αὖτις μετέειπε βοὴν ἀγαθὸς διομήδης·
εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ' αὐτὸν ἑλέσθαι,
πῶς ἂν ἔπειτ' ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
οὗ περὶ μὲν πρόφρων κραδίη, καὶ θυμὸς ἀγήνωρ,
ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ παλλὰς ἀθήνη·

τούτου γ' ἑσπομένοιο, καὶ ἐκ πυρὸς αἰθομένοιο
ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.
Τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος ὀδυσσεύς.
τυδεΐδη, μήτ' ἄρ με μάλ' αἴνεε, μήτε τι νείκει.
εἰδόσι γάρ τοι ταῦτα μετ' ἀργείοις ἀγορεύεις,
ἀλλ' ἴομεν. μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δ' ἠώς.
ἄστρα δὲ δὴ προβέβηκε, παρῴχηκε δὲ πλέων νὺξ
τῶν δύο μοιράων, τριτάτη δ' ἔτι μοῖρα λέλειπται.
Ὣς εἰπόνθ', ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.
τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος θρασυμήδης
φάσγανον ἄμφηκες, τὸ δ' ἑὸν παρὰ νηυσὶ λέλειπτο,
καὶ σάκος. ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
ταυρείην, ἄφαλόν τε, καὶ ἄλλοφον, ἥ τε καταῖτυξ
κέκληται ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.
μηριόνης δ' ὀδυσῆϊ δίδου βιὸν, ἠδὲ φαρέτρην,
καὶ ξίφος. ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
ῥινοῦ ποιητήν. πολέσιν δ' ἔντοσθεν ἱμᾶσιν
ἐντέτατο στερεῶς, ἔκτοσθεν δὲ λευκοὶ ὀδόντες
ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα, καὶ ἔνθα,
εὖ καὶ ἐπισταμένως, μέσσῃ δ' ἐνὶ πῖλος ἀρήρει.
τήν ῥά ποτ' ἐξ ἐλεῶνος ἀμύντορος ὀρμενίδαο
ἐξέλετ' αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας.
σκάνδειαν δ' ἄρα δῶκε κυθηρίῳ ἀμφιδάμαντι.
ἀμφιδάμας δὲ μόλῳ δῶκε ξεινήϊον εἶναι.
αὐτὰρ ὃ, μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι.
δὴ τότ' ὀδυσσῆος πύκασε κάρη ἀμφιτεθεῖσα.
τὼ δ' ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,
βάν ῥ' ἰέναι. λιπέτην δὲ κατ' αὐτόθι πάντας ἀρίστους.
τοῖσι δὲ δεξιὸν ἧκεν ἐρωδιὸν ἐγγὺς ὁδοῖο
παλλὰς ἀθηναίη. τοὶ δ' οὐκ ἴδον ὀφθαλμοῖσι

νύκτα δι᾽ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.
χαῖρε δὲ τῷ ὄρνιθ᾽ ὀδυσεύς, ἠρᾶτο δ᾽ ἀθήνῃ·
κλῦθί μοι αἰγιόχοιο διὸς τέκος, ἥ τέ μοι αἰεὶ
ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω.
κινύμενος· νῦν αὖτε μάλιστά με φίλαι ἀθήνη·
δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλέας ἀφικέσθαι
ῥέξαντας μέγα ἔργον, ὅ κεν τρώεσσι μελήσῃ.
δεύτερος αὖτ᾽ ἠρᾶτο βοὴν ἀγαθὸς διομήδης·
Κέκλυθι νῦν καὶ ἐμεῖο διὸς τέκος ἀτρυτώνη·
σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμ᾽ ἕσπεο τυδέϊ δίῳ
ἐς θήβας, ὅτε τε πρὸ ἀχαιῶν ἄγγελος ᾔει.
τοὺς δ᾽ ἄρ᾽ ἐπ᾽ ἀσωπῷ λίπε χαλκοχίτωνας ἀχαιούς.
αὐτὰρ ὁ μειλίχιον μῦθον φέρε καδμείοισι
κεῖσ᾽· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα
σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.
ὣς νῦν μοι ἐθέλουσα παρίστασο, καί με φύλασσε.
σοὶ δ᾽ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
ἀδμήτην, ἣν οὔπω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ,
τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
Ὣς ἔφαν εὐχόμενοι, τῶν δ᾽ ἔκλυε παλλὰς ἀθήνη.
οἳ δ᾽ ἐπεὶ ἠρήσαντο διὸς κούρῃ μεγάλοιο,
βάν ῥ᾽ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν
ἀμφόνον, ἀν νέκυας διά τ᾽ ἔντεα, καὶ μέλαν αἷμα.
οὐδὲ μὲν οὐδὲ τρῶας ἀγήνορας εἴασεν ἕκτωρ
εὕδειν· ἀλλ᾽ ἅμυδις κικλήσκετο πάντας ἀρίστους,
ὅσσοι ἔσαν τρώων ἡγήτορες, ἠδὲ μέδοντες·
τοὺς ὅγε συγκαλέσας, πυκινὴν ἠρτύετο βουλήν.
τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε
δώρῳ ἐπὶ μεγάλῳ· μισθὸς δέ οἱ ἄρκιος ἔσται
δώσω γὰρ δίφρον τε, δύω τ᾽ ἐριαύχενας ἵππους

οἵ κεν ἀριστεύωσι θοῇς ἐπὶ νηυσὶν ἀχαιῶν·
ὅς τίς κεν τλαίη, οἵ τ' αὐτῷ κῦδος ἄροιτο,
νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
ἢ ἤδη χείρεσσιν ὑφ' ἡμετέρῃσι δαμέντες,
φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ' ἐθέλουσι
νύκτα φυλασσέμεναι, καμάτῳ ἀδδηκότες αἰνῷ·
Ὣς ἔφαθ'· οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
ἦν δέ τις ἐν τρώεσσι δόλων εὐμήδεος υἱός,
κήρυκος θείοιο πολύχρυσος, πολύχαλκος,
ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης·
αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν,
ὅς ῥα τότε τρωσίν τε καὶ ἕκτορι εἶπε παραστάς·
ἕκτορ, ἐμ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ,
νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι·
ἀλλ' ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον,
ἦ μὲν τοὺς ἵππους τε, καὶ ἅρματα ποικίλα χαλκῷ
δωσέμεν· οἳ φορέουσιν ἀμύμονα πηλεΐωνα·
σοὶ δ' ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι, οὐδ' ἀπὸ δόξης·
τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερές, ὄφρ' ἂν ἵκωμαι
νῆ' ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι
βουλὰς βουλεύειν, ἢ φευγέμεν, ἠὲ μάχεσθαι·
Ὣς φάθ', ὃ δ' ἐν χερσὶ σκῆπτρον βάλε, καί οἱ ὄμοσσε·
ἴστω νῦν ζεὺς αὐτὸς ἐρίγδουπος πόσις ἥρης,
μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος
τρώων· ἀλλά σε φημὶ διαμπερὲς ἀγλαϊεῖσθαι·
Ὣς φάτο, καί ῥ' ἐπίορκον ἐπώμοσε τὸν δ' ὀρόθυνεν·
αὐτίκα δ' ἀμφ' ὤμοισιν ἐβάλλετο καμπύλα τόξα·
ἕσσατο δ' ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,
κρατὶ δ' ἐπὶ κτιδέην κυνέην· ἕλε δ' ὀξὺν ἄκοντα·

βῆ δ' ἴναι ποτὶ νῆας ἀπὸ στρατοῦ· οὐδ' ἄρ' ἔμελλεν
ἐλθὼν ἐκ νηῶν ἄψ ἕκτορι μῦθον ἀποίσειν·
ἀλλ' ὅτε δή ῥ' ἵππων τε καὶ ἀνδρῶν κάλλιφ' ὅμιλον·
βῆ ῥ' ἀν' ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα
διογενὴς ὀδυσσεύς· διομήδεα δὲ προσέειπεν·
οὗτός τοι διόμηδες, ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ·
οὐκ οἶδ' ἢ νήεσιν ἐπίσκοπος ἡμετέρῃσιν,
ἤ τινα συλήσων νεκύων κατατεθνειώτων·
ἀλλ' ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο
τυτθόν· ἔπειτα δέ κ' αὐτὸν ἐπαΐξαντες ἕλοιμεν
καρπαλίμως· εἰ δ' ἄμμε παραφθαίησι πόδεσσιν,
αἰεί μιν ποτὶ νῆας ἀπὸ στρατόφιν προτιειλεῖν
ἔγχει ἐπαΐσσων, μήπως προτὶ ἄστυ ἀλύξῃ·
Ὣς ἄρα φωνήσαντε, παρὲξ ὁδοῦ ἐν νεκύεσσι
κλινθήτην· ὁ δ' ἄρ' ὦκα παρέδραμεν ἀφραδίῃσιν·
ἀλλ' ὅτε δή ῥ' ἀπέην ὅσον τ' ἐπὶ οὖρα πέλονται
ἡμιόνων· αἳ γάρ τε βοῶν προφερέστεραί εἰσι
ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον,
τὼ μὲν ἐπεδραμέτην, ὁ δ' ἄρ' ἔστη δοῦπον ἀκούσας·
ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους,
ἐκ τρώων ἰέναι πάλιν ἕκτορος ὀτρύναντος·
ἀλλ' ὅτε δή ῥ' ἀπέσαν δουρηνεκές, ἢ καὶ ἔλασσον·
γνῶ ῥ' ἄνδρας δηΐους· λαιψηρὰ δὲ γούνατ' ἐνώμα
φευγέμεναι· τοὶ δ' αἶψα διώκειν ὡρμήθησαν·
ὡς δ' ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης·
ἢ κεμάδ' ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
χῶρον ἀν' ὑλήενθ', ὁ δέ τε προθέῃσι μεμηκώς·
ὣς τὸν τυδεΐδης, ἠδ' ὁ πτολίπορθος ὀδυσσεύς,
λαοῦ ἀποτμήξαντε, διώκετον ἐμμενὲς αἰεί·
ἀλλ' ὅτε δὴ τάχ' ἔμελλε μιγήσεσθαι φυλακεῦσι

φεύγων ἐς νῆας· τότε δὴ μένος ἔμβαλ' ἀθήνη
τυδείδῃ, ἵνα μή τις ἀχαιῶν χαλκοχιτώνων
φθαίη ἐπευξάμενος βαλέειν· ὁ δὲ δεύτερος ἔλθῃ.
δουρὶ δ' ἐπαΐσσων προσέφη κρατερὸς διομήδης·
ἠὲ μέν', ἠέ σε δουρὶ κιχήσομαι· οὐδέ σέ φημι
δηρὸν ἐμῆς ὑπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.
ἦ ῥα, καὶ ἔγχος ἀφῆκεν· ἑκὼν δ' ἡμάρτανε φωτός·
δεξιτερὸν δ' ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ
ἐν γαίῃ ἐπάγη· ὁ δ' ἄρ' ἔστη τάρβησέν τε
βαμβαίνων· ἄραβος δὲ διὰ στόματος γένετ' ὀδόντων
χλωρὸς ὑπαὶ δέους. τὼ δ' ἀσθμαίνοντε κιχήτην,
χειρῶν δ' ἁψάσθην· ὁ δὲ, δακρύσας, ἔπος ηὔδα.
Ζωγρεῖτ', αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον
χαλκός τε, χρυσός τε, πολύκμητός τε σίδηρος·
τῶν κ' ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα,
εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ' ἐπὶ νηυσὶν ἀχαιῶν.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις ὀδυσσεύς·
θάρσει, μηδέ τι τοι θάνατος καταθύμιος ἔστω·
ἀλλ' ἄγε μοι τόδε εἰπὲ, καὶ ἀτρεκέως κατάλεξον·
πῇ δ' οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος
νύκτα δι' ὀρφναίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι
ἤ τινα συλήσων νεκύων κατατεθνειώτων,
ἤ σ' ἕκτωρ προέηκε διασκοπιάσθαι ἕκαστα
νῆας ἔπι γλαφυράς, ἤ σ' αὐτὸν θυμὸς ἀνῆκε,
Τὸν δ' ἠμείβετ' ἔπειτα δόλων, ὑπὸ δ' ἔτρεμε γυῖα·
πολλῇσι μ' ἄτῃσι παρὲκ νόον ἤγαγεν ἕκτωρ,
ὅς μοι πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους
δωσέμεναι κατένευσε, καὶ ἅρματα ποικίλα χαλκῷ·
ἠνώγει δέ μ' ἰόντα θοὴν διὰ νύκτα μέλαιναν,
ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι,

ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
ἦ ἤδη χείρεσσιν ὑφ' ἡμετέρῃσι δαμέντες,
φύξιν βουλεύοιτε μετὰ σφίσιν, οὐδ' ἐθέλοιτε
νύκτα φυλασσέμεναι καμάτῳ ἀδδηκότες αἰνῷ.
Τ όν ἐπιμειδήσας προσέφη πολύμητις ὀδυσσεύς.
ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμός,
ἵππων αἰακίδαο δαΐφρονος· οἱ δ' ἀλεγεινοί
ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ' ὀχέεσθαι
ἄλλῳ γ', ἢ ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ, καὶ ἀτρεκέως κατάλεξον.
ποῦ νῦν δεῦρο κιὼν λίπες ἕκτορα ποιμένα λαῶν;
ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα· ποῦ δέ οἱ ἵπποι;
πῶς δαὶ τῶν ἄλλων τρώων φυλακαί τε, καὶ εὐναί;
ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
ἂψ ἀναχωρήσουσιν. ἐπεὶ δαμάσαντό γ' ἀχαιούς.
Τ όν δ' αὖτε προσέειπε δόλων εὐμήδεος υἱός.
τοιγὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως καταλέξω.
ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσίν,
βουλὰς βουλεύει θείου παρὰ σήματι ἴλου.
νόσφιν ἀπὸ φλοίσβου. φυλακὰς δ', ἃς εἴρεαι ἥρως,
οὔτις κεκριμένη ῥύεται στρατόν· οὐδὲ φυλάσσει.
ὅσσαι γὰρ τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη,
οἵδ' ἐγρηγόρθασι, φυλασσέμεναί τε κέλονται
ἀλλήλοις. ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι
εὕδουσι· τρωσὶ γὰρ ἐπιτραπέουσι φυλάσσειν.
οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται, οὐδὲ γυναῖκες.
Τ όν δ' ἀπαμειβόμενος προσέφη πολύμητις ὀδυσσεύς.
πῶς τ' ἂρ νῦν τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν
εὕδουσ', ἦ ἀπάνευθε; δίειπέ μοι, ὄφρα δαείω.

Τὸν δ' ἠμείβετ' ἔπειτα δόλων εὐμήδεος υἱός·
τοιγὰρ ἐγὼ, καὶ ταῦτα μάλ' ἀτρεκέως καταλέξω.
πρὸς μὲν ἁλὸς κᾶρες καὶ παίονες ἀγκυλότοξοι,
καὶ λέλεγες, καὶ καύκωνες, δῖοί τε πελασγοὶ,
πρὸς θύμβρης δ' ἔλαχον λύκιοι, μυσοί τ' ἀγέρωχοι,
καὶ φρύγες ἱππόδαμοι, καὶ μήονες ἱπποκορυσταί·
ἀλλὰ, τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;
εἰ γὰρ δὴ μέματον τρώων καταδῦναι ὅμιλον,
θρήϊκες οἵδ' ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·
ἐν δέ σφιν, ῥῆσος βασιλεὺς, πάϊς ἠϊονῆος·
τοῦ δὴ, καλλίστους ἵππους ἴδον, ἠδὲ μεγίστους,
λευκότεροι χιόνος θείειν δ' ἀνέμοισιν ὁμοῖοι·
ἅρμα δέ οἱ χρυσῷ τε, καὶ ἀργύρῳ εὖ ἤσκηται·
τεύχεα δὲ χρύσεια πελώρια, θαῦμα ἰδέσθαι,
ἤλυθ' ἔχων· τὰ μὲν οὔτι καταθνητοῖσιν ἔοικεν
ἄνδρεσσιν φορέειν, ἀλλ' ἀθανάτοισι θεοῖσιν·
ἀλλ' ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,
ἠὲ ἐμὲ δήσαντες, λίπετ' αὐτόθι νηλέϊ δεσμῷ,
ὄφρά κεν ἔλθητον, καὶ πειρηθῆτον ἐμεῖο,
ἠὲ κατ' αἶσαν ἔειπον ἐν ὑμῖν, ἠὲ καὶ οὐκί.
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν, προσέφη κρατερὸς διομήδης·
μὴ δή μοι φύξιν γε δόλων ἐμβάλλεο θυμῷ,
ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.
εἰ μὲν γάρ κε σε νῦν ἀπολύσομεν, ἠὲ μεθῶμεν,
ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας ἀχαιῶν,
ἠὲ διοπτεύσων, ἠὲ ἐναντίβιον πολεμίξων,
εἰ δέ κ' ἐμῇς ὑπὸ χερσὶ δαμεὶς, ἀπὸ θυμὸν ὀλέσσῃς,
οὐκ ἔτ' ἔπειτα σὺ πῆμά ποτ' ἔσσεαι ἀργείοισιν·
ἦ· καὶ ὁ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ
ἁψάμενος λίσσεσθαι· ὁ δ' αὐχένα μέσσον ἔλασσε,

φασγάνῳ ἀΐξας· ἀπὸ δ' ἄμφω κέρσε τένοντε·
φθεγγομένου δ' ἄρα τοῦ γε, κάρη κονίῃσιν ἐμίχθη·
τοῦ δ' ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο,
καὶ λυκέην, καὶ τόξα παλίντονα, καὶ δόρυ μακρόν·
καὶ τά γ' ἀθηναίῃ ληΐτιδι δῖος ὀδυσσεὺς,
ὑψόσ' ἀνέχεθε χειρὶ, καὶ εὐχόμενος ἔπος ηὔδα·
Χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν ὀλύμπῳ
πάντων ἀθανάτων ἐπιβωσόμεθ'· ἀλλὰ καὶ αὖτις
πέμψον ἐπὶ θρῃκῶν ἀνδρῶν, ἵππους τε, καὶ εὐνάς·
Ὣς ἄρ' ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσ' ἀείρας,
θῆκεν ἀνὰ μυρίκην· δέελον δ' ἐπὶ σῆμά τ' ἔθηκε,
συμμάρψας δόνακας, μυρίκης τ' ἐριθηλέας ὄζους,
μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν,
τὼ δὲ, βάτην προτέρω διά τ' ἔντεα καὶ μέλαν αἷμα·
αἶψα δ' ἐπὶ θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.
οἳ δ' εὗδον καμάτῳ ἀδηκότες· ἔντεα δέ σφιν
καλὰ παρ' αὐτοῖσιν χθονὶ κέκλιτο, εὖ κατὰ κόσμον
τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι·
ῥῆσος δ' ἐν μέσῳ εὗδε παρ' αὐτῷ δ' ὠκέες ἵπποι,
ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο·
τὸν δ' ὀδυσεὺς προπάροιθεν ἰδὼν διομήδεϊ δεῖξεν·
οὗτός τοι διόμηδες ἀνήρ· οὗτοι δέ τοι ἵπποι,
οὓς νῶϊν πίφαυσκε δόλων, ὃν ἐπέφνομεν ἡμεῖς·
ἀλλ' ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ
ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λῦ' ἵππους·
ἠὲ σύ γ' ἄνδρας ἔναιρε, μελήσουσι δ' ἐμοὶ ἵπποι·
Ὣς φάτο, τῷ δ' ἔμπνευσε μένος γλαυκῶπις ἀθήνη·
κτεῖνε δ' ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτ' ἀεικὴς,
ἄορι θεινομένων, ἐρυθαίνετο δ' αἵματι γαῖα.
ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν,

αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,
ὡς μὲν θρήϊκας ἄνδρας ἐπῴχετο τυδέος υἱός,
ὄφρα δυώδεκ' ἔπεφνεν. ἀτὰρ πολύμητις ὀδυσσεὺς,
ὅντινα τυδείδης ἄορι πλήξειε παραστὰς,
τὸν δ' ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
τὰ φρονέων κατὰ θυμὸν, ὅπως καλλίτριχες ἵπποι
ῥεῖα διέλθοιεν μὴ δὲ τρομεοίατο θυμῷ
νεκροῖς ἀμβαίνοντες. ἀήθεσσον γὰρ ἔτ' αὐτῶν.
ἀλλ' ὅτε δὴ βασιλῆα κιχήσατο τυδέος υἱός,
τὸν, τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα,
ἀσθμαίνοντα, κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
τὴν νύκτ', οἰνείδαο πάϊς διὰ μῆτιν ἀθήνης.
τόφρα δ' ἄρ' ὁ τλήμων ὀδυσεὺς λύε μώνυχας ἵππους,
σὺν δ' ἤειρεν ἱμᾶσι, καὶ ἐξήλαυνεν ὁμίλου,
τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν
ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι.
ῥοίζησεν δ' ἄρα, πιφαύσκων διομήδεϊ δίῳ.
αὐτὰρ ὁ μερμήριζε μένων ὅ, τι κύντατον ἕρδοι.
ἢ ὅγε δίφρον ἑλὼν ὅθι ποικίλα τεύχε' ἔκειτο,
ῥυμοῦ ἐξερύοι, ἢ ἐκφέροι ὑψόσ' ἀείρας,
ἢ ἔτι τῶν πλεόνων θρηκῶν ἀπὸ θυμὸν ἕλοιτο.
ἕως ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα, τόφρα δ' ἀθήνη
ἐγγύθεν ἱσταμένη, προσέφη διομήδεα δῖον.
νόστου δὴ μνῆσαι μεγαθύμου τυδέος υἱὲ,
νῆας ἐπὶ γλαφυρὰς, μὴ καὶ πεφοβημένος ἔλθῃς,
μήπου τις καὶ τρῶας ἐγείρῃσι θεὸς ἄλλος.
Ὣς φάθ', ὁ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης.
καρπαλίμως δ' ἵππων ἐπεβήσετο. κόπτε δ' ὀδυσσεὺς
τόξῳ. τοὶ δ' ἐπέτοντο θοὰς ἐπὶ νῆας ἀχαιῶν.
οὐδ' ἀλαοσκοπιὴν εἶχεν ἀργυρότοξος ἀπόλλων,

ὣς ἴδ' ἀθηναίην μετὰ τυδέος ὑιὸν ἕπουσαν,
τῇ, κοτέων, τρώων κατεδύσετο πουλὺν ὅμιλον·
ὦρσεν δὲ θρηκῶν βουληφόρον ἱπποκόωντα,
ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δ' ἐξ ὕπνου ἀνορούσας,
ὡς ἴδε χῶρον ἐρῆμον ὅθ' ἕστασαν ὠκέες ἵπποι,
ἄνδρας τ' ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,
ᾤμωξέν τ' ἄρ' ἔπειτα, φίλον τ' ὀνόμηνεν ἑταῖρον·
τρώων δὲ κλαγγή τε, καὶ ἄσπετος ὦρτο κυδοιμὸς
θωόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα,
ὅσ' ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας·
οἱ δ' ὅτε δή ῥ' ἵκανον ὅθι σκοπὸν ἕκτορος ἔκταν,
ἔνθ' ὀδυσεὺς μὲν ἔρυξε διῒ φίλος ὠκέας ἵππους·
τυδείδης δὲ χαμᾶζε θορὼν, ἔναρα βροτόεντα
ἐν χείρεσσ' ὀδυσῆϊ τίθει, ἐπεβήσετο δ' ἵππων·
μάστιξεν δ' ἵππους· τὼ δ' οὐκ ἀέκοντε πετέσθην,
νῆας ἔπι γλαφυράς, τῇ γὰρ φίλον ἔπλετο θυμῷ·
νέστωρ δὲ πρῶτος κτύπον ἄϊε, φώνησέν τε·
Ω φίλοι ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,
ψεύσομαι, ἢ ἔτυμον ἐρέω κέλεται δέ με θυμός,
ἵππων μ' ὠκυπόδων ἀμφικτύπος οὔατα βάλλει.
αἲ γὰρ δὴ ὀδυσεύς τε, καὶ ὁ κρατερὸς διομήδης
ὧδ' ἄφαρ ἐκ τρώων ἐλασαίατο μώνυχας ἵππους·
ἀλλ' αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν
ἀργείων οἱ ἄριστοι, ὑπὸ τρώων ὀρυγμαδοῦ·
οὔπω πᾶν εἴρητο ἔπος, ὅτ' ἄρ ἤλυθον αὐτοί·
καί ῥ' οἱ μὲν, κατέβησαν ἐπὶ χθόνα τοὶ, δὲ χαρέντες
δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
Π ρῶτος δ' ἐξερέεινε γερήνιος ἱππότα νέσορ·
εἴπ' ἄγε μ' ὦ πολύαιν' ὀδυσεῦ, μέγα κῦδος ἀχαιῶν,
ὅπως τούσδ' ἵππους λάβετον καταδύντες ὅμιλον,

τρώων· ἤ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας,
αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο·
αἰεὶ μὲν τρώεσσ' ἐπιμίσγομαι· οὐδέ τι φημὶ
μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·
ἀλλ' οὔπω τοίους ἵππους ἴδον, οὐδ' ἐνόησα·
ἀλλά τιν' ὔμμ' ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·
ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα ζεύς·
κούρη τ' αἰγιόχοιο διὸς γλαυκῶπις ἀθήνη·
Τόν δ' ἀπαμειβόμενος, προσέφη πολύμητις ὀδυσσεύς·
ὦ νέστορ νηληϊάδη μέγα κῦδος ἀχαιῶν,
ῥεῖα θεός γ' ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε,
ἵππους δωρήσαιτ', ἐπειὴ πολὺ φέρτεροί εἰσιν·
ἵπποι δ' οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις,
θρηΐκιοι· τὸν δέ σφιν ἄνακτ' ἀγαθὸς διομήδης
ἔκτανε, πὰρ δ' ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους·
τὸν τρισκαιδέκατον σκοπὸν, εἵλομεν ἐγγύθι νηῶν·
τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο,
ἕκτωρ τε προέηκε, καὶ ἄλλοι τρῶες ἀχαιοί·
Ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους
καγχαλόων· ἅμα δ' ἄλλοι ἴσαν χαίροντες ἀχαιοί·
οἱ δ' ὅτε τυδείδεω κλισίην εὔτυκτον ἵκοντο,
ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσιν
φάτνῃ ἐφ' ἱππείῃ, ὅθι περ διομήδεος ἵπποι
ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες·
νηῒ δ' ἐνὶ πρύμνῃ, ἔναρα βροτόεντα δόλωνος
θῆκ' ὀδυσσεύς, ὄφρ' ἱρὸν ἑτοιμασσαίατ' ἀθήνῃ·
αὐτοὶ δ' ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ
ἐσβάντες, κνήμας τε, ἰδὲ λόφον, ἀμφί τε μηρούς·
αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν
νίψεν ἀπὸ χρωτὸς, καὶ ἀνέψυχθεν φίλον ἦτορ,

ἐς ῥ' ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
τὼ δὲ λοεσσαμένω, καὶ ἀλειψαμένω λίπ' ἐλαίῳ,
δείπνῳ ἐφιζανέτην· ἀπὸ δὲ κρητῆρος ἀθήνῃ
πλείου ἀφυσσάμενοι, λεῖβον μελιηδέα οἶνον.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Λ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

ἀ Γαμέμνων αὐτός τε ὁπλισάμενος, καὶ τοὺς ἄλλους καθοπλίσας ἕλληνας, ἐξάγει ἐπὶ τὸν πόλεμον· ἕκτωρ δὲ διὸς κελεύσαντος, ἀναχωρεῖ τῆς μάχης, ἕως ἀγαμέμνων ἐπὶ τὸν ναύσταθμον διασώζεται· μετὰ ταῦτα ὀδυσσεὺς κυκλωσαμένων αὐτὸν τῶν τρώων, ἀμύνεται αὐτοὺς, αἴαντος καὶ μενελάου βοηθησάντων αὐτῷ· τιτρώσκονται μέντοι τῶν ἑλλήνων οἱ ἄριστοι ἀγαμέμνων μὲν, ὑπὸ κόωνος· ὀδυσσεὺς δὲ, ὑπὸ σώκου· ὑπὸ δὲ ἀλεξάνδρου τοξεύονται διομήδης καὶ εὐρύπυλος, καὶ μαχάων, ὃν ἐπανιόντα σὺν νέστορι θεασάμενος ἀχιλλεὺς, διαπέμπεται πάτροκλον μαθησόμενον, τίς εἴη ὁ τετρωμένος· ὁ δὲ ἀφικόμενος καὶ μαθὼν μαχάονα εἶναι, παρὰ τοῦ νέστορος, προτρέπεται ἢ τὸν ἀχιλλέα πεῖσαι συμμαχῆσαι τοῖς ἕλλησιν, ἢ αὐτὸς γοῦν λαβὼν τὴν παντευχίαν τοῦ ἀχιλλέως, ἐξελθεῖν εἰς μάχην· ἐπανερχόμενος δὲ περιτυχὼν εὐρυπύλῳ, κομίσας εἰς τὰς ναῦς θεραπεύει.

ΙΛΙΑΔΟΣ· Λ· ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

λάμβδα δ' ἀριστῆας δαναῶν βάλον ἕκτορος ἄνδρες·

Ἠὼς δ' ἐκ λεχέων παρ' ἀγαυοῦ τι=
ἤ θωνοῖο,
ὤρνυθ', ἵν' ἀθανάτοισι φόως φέροι,
ἠδὲ βροτοῖσι·
ζεὺς δ' ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας ἀχαιῶν
ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.
στῆ δ' ἐπ' ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ·
ἥ ῥ' ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
ἠμὲν ἐπ' αἴαντος κλισίας τελαμωνιάδαο,
ἠδ' ἐπ' ἀχιλλῆος· τοί ῥ' ἔσχατα νῆας ἐΐσας
εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·
ἔνθα στᾶσ' ἤϋσε θεὰ μέγα τε δεινόν τε,
ὄρθι' ἀχαιοῖσιν· μέγα δὲ σθένος ἔμβαλ' ἑκάστῳ
καρδίῃ ἄλληκτον πολεμίζειν, ἠδὲ μάχεσθαι·
τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετ' ἠὲ νέεσθαι,
ἐν νηυσὶ γλαφυρῇσι, φίλην ἐς πατρίδα γαῖαν.
ἀτρείδης δ' ἐβόησεν, ἰδὲ ζώννυσθαι ἄνωγεν
ἀργείους· ἐν δ' αὐτὸς ἐδύσατο νώροπα χαλκόν.
κνημῖδας μὲν πρῶτα, περὶ κνήμῃσιν ἔθηκε
καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,
τόν, ποτέ οἱ κινύρης δῶκε ξεινήϊον εἶναι·
πεύθετο γὰρ κύπρονδε μέγα κλέος, οὕνεκ' ἀχαιοὶ
ἐς τροίην, νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον,
τοὔνεκά οἱ τόν, δῶκε χαριζόμενος βασιλῆϊ.

τοῦ δ' ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,
δώδεκα δὲ χρυσοῖο, καὶ εἴκοσι κασσιτέροιο·
κυάνεοι δὲ δράκοντες ὀρωρέχατο ποτὶ δειρὴν
τρεῖς, ἑκάτερθ' ἴρισιν ἐοικότες ἅς τε κρονίων
ἐν νέφεϊ στήριξε τέρας μερόπων ἀνθρώπων·
ἀμφὶ δ' ἄρ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι
χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν
ἀργύρεον χρυσέοισιν ἀορτήρεσιν ἀρηρός·
ἂν δ' ἕλετ' ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν
καλήν, ἣν περὶ μὲν κύκλοι δέκα χάλκεοι ἦσαν.
ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο
λευκοί· ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο·
τῇ δ' ἐπὶ μὲν γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
δεινὸν δερκομένη περὶ δὲ, δεῖμός τε φόβος τε·
τῆς δ' ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπ' αὐτῷ
κυάνεος ἐλέλικτο δράκων· κεφαλαὶ δέ οἱ ἦσαν
τρεῖς ἀμφιστρεφέες, ἑνὸς αὐχένος ἐκπεφυυῖαι·
κρατὶ δ' ἐπ' ἀμφίφαλον κυνέην θέτο, τετραφάληρον
ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευε·
εἵλετο δ' ἄλκιμα δοῦρε δύω, κεκορυθμένα χαλκῷ
ὀξέα· τῆλε δὲ χαλκὸς ἀπ' αὐτόφιν οὐρανὸν εἴσω
λάμπ', ἐπὶ δ' ἐγδούπησαν ἀθηναίη τε καὶ ἥρη,
τιμῶσαι βασιλῆα, πολυχρύσοιο μυκήνης·
ἡνιόχῳ μὲν ἔπειτα ἑῷ, ἐπέτελλεν ἕκαστος,
ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ' ἐπὶ τάφρον·
αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες,
ῥώοντ' ἄσβεστος δὲ βοὴ γένετ' ἠῶθι πρό·
φθὰν δὲ μεθ' ἱππήων ἐπὶ τάφρον κοσμηθέντες
ἱππῆες δ' ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν,
ὦρσε κακὸν κρονίδης· κατὰ δ' ὑψόθεν ἧκεν ἐέρσας,

αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκ' ἔμελλεν
πολλὰς ἰφθίμους κεφαλὰς ἄϊδι προϊάψειν.
Τρῶες δ' αὖθ' ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο,
ἕκτορά τ' ἀμφὶ μέγαν, καὶ ἀμύμονα πουλυδάμαντα,
αἰνείαν θ', ὃς τρωσὶ θεὸς ὣς τίετο δήμῳ·
τρεῖς τ' ἀντηνορίδας, πόλυβον, καὶ ἀγήνορα δῖον,
ἠΐθεόν τ' ἀκάμαντ', ἐπιείκελον ἀθανάτοισιν·
ἕκτωρ δ' ἐν πρώτοισι φέρ' ἀσπίδα πάντοσ' ἐΐσην.
οἷος δ' ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ,
παμφαίνων, ὅτε δ' αὖτις ἔδυ νέφεα σκιόεντα,
ὣς ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,
ἄλλοτε δ' ἐν πυμάτοισι κελεύων· πᾶς δ' ἄρα χαλκῷ
λάμφ' ὥς τε στεροπὴ πατρὸς διὸς αἰγιόχοιο.
οἱ δ', ὥς τ' ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν
ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ' ἄρουραν
πυρῶν ἢ κριθῶν, τὰ δὲ δράγματα ταρφέα πίπτει,
ὣς τρῶες καὶ ἀχαιοὶ ἐπ' ἀλλήλοισι θορῶντες,
δῄουν· οὐδ' ἕτεροι μνώοντ' ὀλοοῖο φόβοιο.
ἴσας δ' ὑσμίνη κεφαλὰς ἔχον· οἱ δὲ λύκοι ὣς
θῦνον. ἔρις δ' ἄρ' ἔχαιρε πολύστονος εἰσορόωσα,
οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν·
οἱ δ' ἄλλοι, οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι
οἷσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ
δώματα καλὰ τέτυκτο, κατὰ πτύχας οὐλύμποιο.
πάντες δ' ᾐτιόωντο κελαινεφέα κρονίωνα,
οὕνεκ' ἄρα τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.
τῶν μὲν ἄρ' οὐκ ἀλέγιζε πατήρ· ὁ δὲ νόσφι λιασθεὶς,
τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων,
εἰσορόων τρώων τε πόλιν καὶ νῆας ἀχαιῶν,
χαλκοῦ τε στεροπὴν, ὀλλύντας τ', ὀλλυμένους τε.

ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο· πίπτε δὲ λαός·
ἦμος δὲ δρυτόμος ἀνὴρ ὡπλίσατο δόρπον,
οὔρεος ἐν βήσσῃσιν ἐπεί τ' ἐκορέσατο χεῖρας
τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,
σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,
τῆμος σφῇ ἀρετῇ δαναοὶ ῥήξαντο φάλαγγας,
κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δ' ἀγαμέμνων
πρῶτος ὄρουσ' ἕλε δ' ἄνδρα βιήνορα ποιμένα λαῶν
αὐτόν· ἔπειτα δ' ἑταῖρον ὀϊλῆα πλήξιππον·
ἤτοι ὅ γ' ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·
τὸν δ' ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ
νύξ', οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια·
ἀλλὰ δι' αὐτῆς ἦλθε καὶ ὀστέου· ἐγκέφαλος δὲ
ἔνδον ἅπας πεπάλακτο, δάμασε δέ μιν μεμαῶτα·
καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν ἀγαμέμνων,
στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας·
αὐτὰρ ὁ βῆ ῥ' ἶσόν τε καὶ ἄντιφον ἐξεναρίξων,
υἷε δύω πριάμοιο νόθον· καὶ γνήσιον ἄμφω,
εἰν ἑνὶ δίφρῳ ἐόντας· ὁ μὲν νόθος ἡνιόχευεν·
ἄντιφος αὖ, παρέβασκε περικλυτὸς ὥ ποτ' ἀχιλλεὺς
ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι
ποιμαίνοντ', ἐπ' ὄεσι λαβὼν καὶ ἔλυσεν ἀποίνων,
δὴ τό τ' ἀτρείδης εὐρυκρείων ἀγαμέμνων,
τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί·
ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δ' ἔβαλ' ἵππων·
σπερχόμενος δ' ἀπὸ τοῖιν, ἐσύλα τεύχεα καλὰ
γινώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν
εἶδεν, ὅτ' ἐξ ἴδης ἄγαγεν πόδας ὠκὺς ἀχιλλεύς·
ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα

ῥηϊδίως ξυνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν
ἐλθὼν εἰς εὐνὴν, ἁπαλόν τέ σφ' ἦτορ ἀπηύρα·
ἡ δ' εἴπέρ τε τύχῃσι μάλα σχεδὸν οὐ δύναταί σφιν
χραισμεῖν αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·
καρπαλίμως δ' ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
σπεύδουσ' ἱδρώουσα κραταιοῦ θηρὸς ὑφ' ὁρμῆς,
ὣς ἄρα τοῖς οὔτις δύνατο χραισμῆσαι ὄλεθρον
τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπ' ἀργείοισι φέβοντο·
αὐτὰρ ὃ, πείσανδρόν τε, καὶ ἱππόλοχον μενεχάρμην,
υἱέας ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα
χρυσὸν ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα
οὐκ εἴασχ' ἑλένην δόμεναι ξανθῷ μενελάῳ·
τοῦ περ δὴ δύο παῖδε λάβε κρείων ἀγαμέμνων,
εἰν ἑνὶ δίφρῳ ἐόντας· ὁ μοῦ δ' ἔχον ὠκέας ἵππους·
ἐκ γάρ σφεων χειρῶν φύγον ἡνία σιγαλόεντα·
τὼ δὲ κυκηθήτην· ὁ δ' ἐναντίον ὦρτο λέων ὣς
ἀτρείδης· τὼ δ' αὖτ' ἐκ δίφρου γουναζέσθην·
ζώγρει ἀτρέος υἱὲ σὺ δ' ἄξια δέξαι ἄποινα,
πολλὰ δ' ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται,
χαλκός τε, χρυσός τε, πολύκμητός τε σίδηρος·
τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα
εἰ νῶϊ ζωοὺς πεπύθοιτ' ἐπὶ νηυσὶν ἀχαιῶν·
Ὣς τώγε κλαίοντε, προσαυδήτην βασιλῆα
μειλιχίοις ἐπέεσσιν, ἀμείλικτον δ' ὄπ' ἄκουσαν·
εἰ μὲν δὴ ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστὸν,
ὅς ποτ' ἐνὶ τρώων ἀγορῇ μενέλαον ἄνωγεν
ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ ὀδυσῆϊ
αὖθι κατακτεῖναι, μὴ δ' ἐξέμεν ἂψ ἐς ἀχαιούς·
νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην·
Ἦ· καὶ πείσανδρον μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε,

δουρὶ βαλὼν πρὸς στῆθος· ὁ δ᾽ ὕπτιος οὔδει ἐρείσθη·
ἱππόλοχος δ᾽ ἀπόρουσε· τὸν, αὖ χαμαὶ ἐξενάριξε
χεῖρας ἀπὸ ξίφεϊ τμήξας, ἀπό τ᾽ αὐχένα κόψας·
ὅλμον δ᾽ ὣς ἔσευε κυλίνδεσθαι δι᾽ ὁμίλου·
τοὺς μὲν ἔασ᾽· ὁ δ᾽ ὅθι πλεῖσται κλονέοντο φάλαγγες
τῇ ῥ᾽ ἐνόρουσ᾽, ἅμα δ᾽ ἄλλοι ἐϋκνήμιδες ἀχαιοί·
πεζοὶ μὲν, πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,
ἱππεῖς δ᾽ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη
ἐκ πεδίου· τὴν, ὦρσαν ἐρίγδουποι πόδες ἵππων
χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων ἀγαμέμνων,
αἰὲν ἀποκτείνων ἕπετ᾽ ἀργείοισι κελεύων·
ὡς δ᾽ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,
πάντῃ τ᾽ εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι
πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ,
ὣς ἄρ᾽ ὑπ᾽ ἀτρεΐδῃ ἀγαμέμνονι πῖπτε κάρηνα
τρώων φευγόντων· πολλοὶ δ᾽ ἐριαύχενες ἵπποι,
κεῖν᾽ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας,
ἡνιόχους ποθέοντες ἀμύμονας· οἱ δ᾽ ἐπὶ γαίῃ
κείατο, γύπεσιν πολὺ φίλτεροι, ἢ ἀλόχοισιν·
ἕκτορα δ᾽ ἐκ βελέων ὕπαγε ζεὺς, ἔκ τε κονίης,
ἔκ τ᾽ ἀνδροκτασίης, ἔκ τ᾽ αἵματος, ἔκ τε κυδοιμοῦ·
ἀτρεΐδης δ᾽ ἕπετο σφεδανὸν δαναοῖσι κελεύων·
οἱ δὲ, παρ᾽ ἴλου σῆμα παλαιοῦ δαρδανίδαο,
μέσον κὰπ πεδίον παρ᾽ ἐρινεὸν ἐσσεύοντο,
ἱέμενοι πόλεως· ὁ δὲ, κεκληγὼς ἕπετ᾽ αἰεὶ
ἀτρεΐδης· λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους·
ἀλλ᾽ ὅτε δὴ σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,
ἔνθα ἄρα δὴ ἵσταντο· καὶ ἀλλήλους ἀνέμιμνον,
οἱ δ᾽ ἔτι κὰμ μέσον πεδίον φοβέοντο βόες ὥς·
ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ

πάσας· τῇ δέ τ' ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος,
τῆς δ' ἐξ αὐχέν' ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν
πρῶτον· ἔπειτα δέ θ' αἷμα, καὶ ἔγκατα πάντα λαφύσσει,
ὣς τοὺς ἀτρείδης ἔφεπε κρείων ἀγαμέμνων,
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον, οἱ δ' ἐφέβοντο·
πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων
ἀτρείδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν·
ἀλλ' ὅτε δὴ τάχ' ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος
ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε
ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης,
οὐρανόθεν καταβάς· ἔχε δὲ στεροπὴν μετὰ χερσίν·
ἶριν δ' ὤτρυνε χρυσόπτερον ἀγγελέουσαν·
B βάσκ' ἴθ' ἶρι ταχεῖα, τὸν ἕκτορι μῦθον ἔνισπε·
ὄφρ' ἂν μέν κεν ὁρᾷ ἀγαμέμνονα ποιμένα λαῶν,
θύνοντ' ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,
τόφρ' ἀναχωρείτω, τὸν δ' ἄλλον λαὸν ἀνώχθω,
μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην·
αὐτὰρ ἐπεί κ' ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ,
εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω,
κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται,
δύῃ τ' ἠέλιος, καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθοι
Ὣς ἔφατ', οὐδ' ἀπίθησε ποδήνεμος ὠκέα ἶρις·
βῆ δὲ κατ' ἰδαίων ὀρέων εἰς ἴλιον ἱρήν·
εὗρ' υἱὸν πριάμοιο δαΐφρονος ἕκτορα δῖον,
ἑσταότ' ἔν θ' ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·
ἀγχοῦ δ' ἱσταμένη, προσέφη πόδας ὠκέα ἶρις·
ἕκτορ υἱὲ πριάμοιο διὶ μῆτιν ἀτάλαντε,
ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι,
ὄφρ' ἂν μέν κεν ὁρᾷς ἀγαμέμνονα ποιμένα λαῶν,
θύνοντ' ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,

τόφρ' ὑπόεικε μάχης, τὸν δ' ἄλλον λαὸν ἄνωχθι
μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην·
αὐτὰρ ἐπεί κ' ἢ δουρὶ τυπεὶς, ἢ βλήμενος ἰῷ,
εἰς ἵππους ἅλεται τότε τοι κράτος ἐγγυαλίξει
κτείνειν εἰσόκε νῆας ἐϋσσέλμους ἀφίκηαι·
δύῃ τ' ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθοι·
ἣ μὲν ἄρ ὣς εἰποῦσ' ἀπέβη πόδας ὠκέα ἶρις·
ἕκτωρ δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·
πάλλων δ' ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
ὀτρύνων μαχέσασθαι ἔγειρε δὲ φύλοπιν αἰνήν·
οἱ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν ἀχαιῶν·
ἀργεῖοι δ' ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας·
ἀρτύνθη δὲ μάχη· στὰν δ' ἀντίοι· ἐν δ' ἀγαμέμνων
πρῶτος ὄρουσ' ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων·
ἔσπετε νῦν μοι μοῦσαι ὀλύμπια δώματ' ἔχουσαι·
ὅς τις δὴ πρῶτος ἀγαμέμνονος ἀντίος ἦλθεν·
ἢ αὐτῶν τρώων ἠὲ κλειτῶν ἐπικούρων·
ἰφιδάμας ἀντηνορίδης, ἠΰς τε μέγας τε,
ὃς τράφη ἐν θρῄκῃ ἐριβώλακι μητέρι μήλων·
κισσῆς τόν γ' ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα,
μητροπάτωρ ὅς τίκτε θεανὼ καλλιπάρῃον·
αὐτὰρ ἐπεί ῥ' ἥβης ἐρικυδέος ἵκετο μέτρον,
αὐτοῦ μιν κατέρυκε· δίδου δ' ὅ γε θυγατέρα ἥν·
γήμας δ', ἐκ θαλάμοιο μετὰ κλέος ἵκετ' ἀχαιῶν,
σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.
τὰς μὲν ἔπειτ' ἐν περκώτῃ λίπε νῆας ἐΐσας·
αὐτὰρ ὃ πεζὸς ἐὼν, εἰς ἴλιον εἰληλούθει·
ὅς ῥα τότ' ἀτρεΐδεω ἀγαμέμνονος ἀντίος ἦλθεν.
οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
ἀτρεΐδης μὲν ἅμαρτε· παραὶ δέ οἱ ἐτράπετ' ἔγχος·

ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε
νύξ', ἐπὶ δ' αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας.
οὐδ' ἔτορε ζωστῆρα παναίολον· ἀλλὰ πολὺ πρὶν
ἀργύρῳ ἀντομένη μόλιβδος ὣς ἐτράπετ' αἰχμή.
καὶ τό γε χειρὶ λαβὼν εὐρυκρείων ἀγαμέμνων
ἕλκ' ἐπὶ οἷ μεμαὼς ὥς τε λίς· ἐκ δ' ἄρα χειρὸς
σπάσατο· τὸν δ' ἄορι πλῆξ' αὐχένα· λῦσε δὲ γυῖα.
ὣς ὃ μὲν αὖθι πεσὼν, κοιμήσατο χάλκεον ὕπνον,
οἰκτρὸς, ἀπὸ μνηστῆς ἀλόχου ἀστοῖσιν ἀρήγων
κουριδίης, ἧς οὔτι χάριν ἴδε· πολλὰ δ' ἔδωκε.
πρῶθ' ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ, χίλι' ὑπέστη
αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο.
δὴ τότε γ' ἀτρείδης ἀγαμέμνων ἐξενάριξε.
βῆ δὲ φέρων ἀν' ὅμιλον ἀχαιῶν τεύχεα καλά.
τὸν δ' ὡς οὖν ἐνόησε κόων ἀριδείκετος ἀνδρῶν,
πρεσβυγενὴς ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος
ὀφθαλμοὺς ἐκάλυψε, κασιγνήτοιο πεσόντος·
στῆ δ' εὐρὰξ σὺν δουρὶ λαθὼν ἀγαμέμνονα δῖον.
νύξε δέ μιν κατὰ χεῖρα μέσην, ἀγκῶνος ἔνερθεν.
ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.
ῥίγησέν τ' ἄρ' ἔπειτα ἄναξ ἀνδρῶν ἀγαμέμνων.
ἀλλ' οὐδ' ὧς ἀπέληγε μάχης, ἠδὲ πτολέμοιο·
ἀλλ' ἐπόρουσε κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.
ἤτοι ὃ, ἰφιδάμαντα κασίγνητον, καὶ ὄπατρον,
ἕλκε ποδὸς μεμαὼς, καὶ ἀΰτει πάντας ἀρίστους·
τὸν δ' ἕλκοντ' ἀν' ὅμιλον ὑπ' ἀσπίδος ὀμφαλοέσσης,
οὔτησε ξυστῷ χαλκήρεϊ· λῦσε δὲ γυῖα.
τοῖο δ' ἐπ' ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.
ἔνθ' ἀντήνορος υἷες ὑπ' ἀτρείδῃ βασιλῆϊ
πότμον ἀναπλήσαντες, ἔδυν δόμον ἄϊδος εἴσω.

αὐτὰρ ὁ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
ἔγχεΐ τ' ἄορί τε, μεγάλοισί τε χερμαδίοισιν,
ὄφρά οἱ αἷμ' ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς·
αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ' αἷμα,
ὀξεῖαι δ' ὀδύναι δῦνον μένος ἀτρεΐδαο·
ὡς δ' ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα
δριμύ, τό τε προϊεῖσι μογοστόκοι εἰλείθυιαι
ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,
ὣς ὀξεῖ' ὀδύναι δῦνον μένος ἀτρεΐδαο·
ἐς δίφρον δ' ἀνόρουσε καὶ ἡνιόχῳ ἐπέτελλε,
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ·
ἤϋσε δὲ διαπρύσιον δαναοῖσι γεγωνώς·
ὦ φίλοι ἀργείων ἡγήτορες, ἠδὲ μέδοντες·
ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι
φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα ζεὺς
εἴασε τρώεσσι πανημέριον πολεμίζειν·
Ὣς ἔφαθ'· ἡνίοχος δ' ἵμασε καλλίτριχας ἵππους,
νῆας ἔπι γλαφυράς· τὼ δ' οὐκ ἀέκοντε πετέσθην·
ἄφρεον δὲ στήθεα· ῥαίνοντο δὲ νέρθε κονίῃ,
τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντε·
ἕκτωρ δ' ὡς ἐνόησ' ἀγαμέμνονα νόσφι κιόντα,
τρωσί τε καὶ λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
Τρῶες καὶ λύκιοι, καὶ δάρδανοι ἀγχιμαχηταί,
ἀνέρες ἐστὲ φίλοι· μνήσασθε δὲ θούριδος ἀλκῆς·
οἴχετ' ἀνὴρ ὤριστος· ἐμοὶ δὲ μέγ' εὖχος ἔδωκε
ζεὺς κρονίδης· ἀλλ' ἰθὺς ἐλαύνετε μώνυχας ἵππους
ἰφθίμων δαναῶν, ἵν' ὑπέρτερον εὖχος ἄρησθε·
Ὣς εἰπών, ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου·
ὡς δ' ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας
σεύῃ ἐπ' ἀγροτέρῳ συῒ κάπρῳ, ἠὲ λέοντι,

ὣς ἐπ' ἀχαιοῖσι σεῦε τρῶας μεγαθύμους
ἕκτωρ πριαμίδης βροτολοιγῷ ἶσος ἄρηϊ.
αὐτὸς δ' ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει.
ἐν δ' ἔπεσ' ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,
ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.
ἔνθα τίνα πρῶτον, τίνα δ' ὕστατον ἐξενάριξεν
ἕκτωρ πριαμίδης, ὅτε οἱ ζεὺς κῦδος ἔδωκεν.
ἀσαῖον μὲν πρῶτα, καὶ αὐτόνοον, καὶ ὀπίτην,
καὶ δόλοπα κλυτίδην, καὶ ὀφέλτιον, ἠδ' ἀγέλαον,
αἴσυμνόν τ', ὦρόν τε καὶ ἱππόνοον μενεχάρμην.
τοὺς ἄρ' ὅ γ' ἡγεμόνας δαναῶν ἕλεν· αὐτὰρ ἔπειτα
πληθύν, ὡς ὁπότε ζέφυρος νέφεα στυφελίξῃ,
ἀργεστᾶο νότοιο βαθείῃ λαίλαπι τύπτων·
πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δ' ἄχνη
σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς,
ὣς ἄρα πυκνὰ καρήαθ', ὑφ' ἕκτορι δάμνατο λαῶν.
ἔνθα κε λοιγὸς ἔην, καὶ ἀμήχανα ἔργα γένοντο.
καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες ἀχαιοί,
εἰ μὴ τυδεΐδῃ διομήδεϊ κέκλετ' ὀδυσσεύς.

Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς.
ἀλλ' ἄγε δεῦρο πέπον, παρ' ἔμ' ἵστασο· δὴ γὰρ ἔλεγχος
ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος ἕκτωρ.

Τὸν δ' ἀπαμειβόμενος, προσέφη κρατερὸς διομήδης.
ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα
ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα ζεύς,
τρωσὶν δὴ ἐθέλει δοῦναι κράτος ἠέ περ ἡμῖν.
ἦ· καὶ θυμβραῖον μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε,
δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ ὀδυσσεύς,
ἀντίθεον θεράποντα μολίονα τοῖο ἄνακτος.
τοὺς μὲν ἔπειτ' εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν.

τὼ δ' ἂν ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω
ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον,
ὣς ὄλεκον τρῶας πάλιν ὀρμένω· αὐτὰρ ἀχαιοὶ
ἀσπασίως φεύγοντες, ἀνέπνεον ἕκτορα δῖον·
ἔνθ' ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω,
υἷε δύω μέροπος περκωσίου· ὃς περὶ πάντων
ᾔδεε μαντοσύνας, οὐδ' οὓς παῖδας ἔασκε
στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔτι
πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο·
τοὺς μὲν τυδείδης δουρικλυτὸς διομήδης,
θυμοῦ καὶ ψυχῆς κεκαδὼν, κλυτὰ τεύχε' ἀπηύρα·
ἱππόδαμον δ' ὀδυσεὺς καὶ ὑπείροχον ἐξενάριξεν·
ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε κρονίων,
ἐξ ἴδης καθορῶν, οἱ δ' ἀλλήλους ἐνάριζον·
ἤτοι τυδέος υἱὸς ἀγάστροφον οὔτασε δουρὶ
παιονίδην ἥρωα κατ' ἰσχίον· οὐ γάρ οἱ ἵπποι
ἐγγὺς ἔσαν προφυγεῖν· ἀάσατο δὲ μέγα θυμῷ·
τοὺς μὲν γὰρ θεράπων ἀπάνευθ' ἔχεν· αὐτὰρ ὁ πεζὸς
θῦνε διὰ προμάχων, εἷως φίλον ὤλεσε θυμόν·
ἕκτωρ δ' ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δ' ἐπ' αὐτοὺς
κεκληγώς· ἅμα δὲ τρώων εἵποντο φάλαγγες·
τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς διομήδης·
αἶψα δ' ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
N νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος ἕκτωρ·
ἀλλ' ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες·
ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν, οὐδ' ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν
ἄκρην κὰκ κόρυθα· πλάγχθη δ' ἀπὸ χαλκόφι χαλκός·
οὐδ' ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια
τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε φοῖβος ἀπόλλων·

ἕκτωρ δ' ὦκ' ἀπέλεθρον ἀνέδραμε, μίκτο δ' ὁμίλῳ·
στῆ δὲ γνὺξ ἐριπὼν, καὶ ἐρείσατο χειρὶ παχείῃ
γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν·
ὄφρα δὲ τυδείδης μετὰ δούρατος ᾤχετ' ἐρωὴν,
τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης,
τόφρ' ἕκτωρ ἄμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας,
ἐξέλασ' ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν·
δουρὶ δ' ἐπαΐσσων, προσέφη κρατερὸς διομήδης·
Ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι
ἦλθε κακὸν, νῦν αὖτέ σ' ἐρύσατο φοῖβος ἀπόλλων,
ᾧ μέλλεις εὔχεσθαι ἰὼν, ἐς δοῦπον ἀκόντων·
ἦ θήν σ' ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
εἴ πού τις καὶ ἔμοι γε θεῶν ἐπιτάρροθός ἐστι·
νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι ὅν κε κιχείω,
ἦ· καὶ παιονίδην δουρικλυτὸν ἐξενάριζεν·
αὐτὰρ ἀλέξανδρος ἑλένης πόσις ἠϋκόμοιο,
τυδείδῃ ἐπὶ τόξα τιταίνετο ποιμένι λαῶν,
στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ,
ἴλου δαρδανίδαο, παλαιοῦ δημογέροντος·
ἤτοι ὁ μὲν θώρηκα ἀγαστρόφου ἰφθίμοιο,
αἴνυτ' ἀπὸ στήθεσφι παναίολον· ἀσπίδα τ' ὤμων,
καὶ κόρυθα βριαρήν· ὁ δὲ τόξου πῆχυν ἀνεῖλκε
καὶ βάλεν· οὐδ' ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,
ταρσὸν δεξιτεροῖο ποδός· διὰ δ' ἀμπερὲς ἰὸς
ἐν γαίῃ κατέπηκτο· ὁ δὲ μάλα ἡδὺ γελάσσας,
ἐκ λόχου ἀμπήδησε, καὶ εὐχόμενος ἔπος ηὔδα·
Βέβληαι· οὐδ' ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι
νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.
οὕτω κεν καὶ τρῶες ἀνέπνευσαν κακότητος·
οἵ τέ σε πεφρίκασι, λέονθ' ὡς μηκάδες αἶγες.

Τὸν δ'

Τὸν δ' οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
τοξότα λωβητὴρ, κέρα ἀγλαὲ παρθενοπῖπα·
εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,
οὐκ ἄν τοι χραίσμησι βιὸς καὶ ταρφέες ἰοί·
νῦν δέ μ' ἐπιγράψας ταρσὸν ποδὸς, εὔχεαι αὔτως·
οὐκ ἀλέγω ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων·
κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο·
ἦ τ' ἄλλως ὑπ' ἐμεῖο καὶ εἴ κ' ὀλίγον περ ἐπαύρῃ·
ὀξὺ βέλος πέλεται καὶ ἀκήριον αἶψα τίθησι·
τοῦ δὲ, γυναικὸς μέν τ' ἀμφίδρυφοί εἰσι παρειαί·
παῖδες δ' ὀρφανικοί· ὁ δέ θ' αἵματι γαῖαν ἐρεύθων,
πύθεται· οἰωνοὶ δὲ περιπλέες ἠὲ γυναῖκες·
Ὣς φάτο· τοῦ δ' Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν
ἔστη πρόσθ'· ὁ δ' ὄπισθε καθεζόμενος βέλος ὠκὺ
ἐκ ποδὸς ἕλκ'· ὀδύνη δὲ διὰ χροὸς ἦλθ' ἀλεγεινή·
ἐς δίφρον δ' ἀνόρουσε καὶ ἡνιόχῳ ἐπέτελλε,
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ·
οἰώθη δ' Ὀδυσεὺς δουρικλυτὸς οὐδέ τις αὐτῷ
Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας.
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
ὤ μοι ἐγώ, τί πάθω· μέγα μὲν κακὸν αἴ κε φέβωμαι,
πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον, αἴ κεν ἁλώω
μοῦνος· τοὺς δ' ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων·
ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός·
οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο·
ὃς δὲ κ' ἀριστεύῃσι μάχῃ ἔνι, τὸν δὲ μάλα χρεὼ
ἑστάμεναι κρατερῶς· ἤ τ' ἔβλητ' ἤ τ' ἔβαλ' ἄλλον·
ἕως ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
τόφρα δ' ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·
ἔλσαν δ' ἐν μέσσοισι μετὰ σφίσι πῆμα τιθέντες.

ὡς δ' ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τ' αἰζηοὶ
σεύονται· ὁ δέ τ' εἶσι βαθείης ἐκ ξυλόχοιο
θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσι,
ἀμφὶ δέ τ' ἀΐσσονται· ὑπαὶ δέ τε κόμπος ὀδόντων
γίνεται· οἱ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,
ὥς ῥα τότ' ἀμφ' ὀδυσῆα διῒ φίλον ἐσσεύοντο
τρῶες· ὁ δὲ πρῶτον μὲν ἀμύμονα δηϊοπίτην,
οὔτασεν ὦμον ὕπερθε μετάλμενος ὀξέϊ δουρί·
αὐτὰρ ἔπειτα θόωνα, καὶ ἔννομον ἐξενάριξεν·
χερσιδάμαντα δ' ἔπειτα καθ' ἵππων ἀΐξαντα,
δουρὶ κατὰ πρότμησιν ὑπ' ἀσπίδος ὀμφαλοέσσης
νύξεν· ὁ δ' ἐν κονίῃσι πεσὼν, ἕλε γαῖαν ἀγοστῷ·
τοὺς μὲν ἔασ'· ὁ δ' ἄρ' ἱππασίδην χάροπ' οὔτασε δουρί·
αὐτοκασίγνητον εὐηγενέος σώκοιο·
τῷ δ' ἐπαλεξήσων σῶκος κίεν ἰσόθεος φώς·
στῆ δὲ μάλ' ἐγγὺς ἰὼν, καί μιν πρὸς μῦθον ἔειπεν·
Ὦ ὀδυσεῦ πολύαινε δόλων ἆτ' ἠδὲ πόνοιο,
σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι ἱππασίδῃσι,
τοιώδ' ἄνδρε κατακτείνας καὶ τεύχε' ἀπούρας,
ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς·
Ὣς εἰπὼν, οὔτησε κατ' ἀσπίδα πάντοσ' ἐΐσην·
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος·
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
πάντα δ' ἀπὸ πλευρῶν χρόα ἔργαθεν· οὐδ' ἔτ' ἔασε
παλλὰς ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός·
γνῶ δ' ὀδυσεὺς, ὅ οἱ οὔτι βέλος κατακαίριον ἦλθεν·
ἂψ δ' ἀναχωρήσας σῶκον πρὸς μῦθον ἔειπεν·
ἆ δειλ', ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος·
ἤτοι μέν ῥ' ἐμ' ἔπαυσας ἐπὶ τρώεσσι μάχεσθαι,
σοὶ δ' ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν,

ἤματι τῷδ' ἔσεσθαι, ἐμῷ δ' ὑπὸ δουρὶ δαμέντα,
εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ' ἄϊδι κλυτοπώλῳ·
ἦ· καὶ ὁ μὲν φύγαδ' αὖτις ὑποστρέψας ἐβεβήκει·
τῷ δὲ μεταστρεφθέντι, μεταφρένῳ ἐν δόρυ πῆξεν·
ὤμων μεσσηγὺς διὰ δὲ στήθεσφιν ἔλασσε·
δούπησεν δὲ πεσών, ὁ δ' ἐπεύξατο δῖος ὀδυσσεύς·
ὦ σῶχ' ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο·
φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδ' ὑπάλυξας·
ἆ δεῖλ' οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,
ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλ' οἰωνοὶ
ὠμησταὶ ἐρύουσι περὶ πτερὰ πυκνὰ βαλόντες·
αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦσί με δῖοι ἀχαιοί·
Ὣς εἰπὼν, σώκοιο δαΐφρονος ὄβριμον ἔγχος,
ἔξω τε χροὸς εἷλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·
αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν·
τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον αἷμ' ὀδυσῆος,
κεκλόμενοι καθ' ὅμιλον ἐπ' αὐτῷ πάντες ἔβησαν·
αὐτὰρ ὅ γ' ἐξοπίσω ἀνεχάζετο αὖε δ' ἑταίρους·
τρὶς μὲν ἔπειτ' ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός·
τρὶς δ' ἄϊεν ἰάχοντος ἀρηΐφιλος μενέλαος·
αἶψα δ' ἄρ' αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·
αἶαν διογενὲς τελαμώνιε κοίρανε λαῶν,
ἀμφί μ' ὀδυσσῆος ταλασίφρονος ἵκετ' ἀϋτὴ
τῷ ἰκέλη· ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα,
τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ·
ἀλλ' ἴομεν καθ' ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον·
δείδω μή τι πάθῃσιν ἐνὶ τρώεσσι μονωθεὶς,
ἐσθλὸς ἐών· μεγάλη δὲ ποθὴ δαναοῖσι γένηται.
Ὣς εἰπὼν ὁ μὲν ἦρχ', ὁ δ' ἅμ' ἕσπετο ἰσόθεος φώς·
εὗρον ἔπειτ' ὀδυσῆα διῒ φίλον· ἀμφὶ δ' ἄρ' αὐτόν,

τρῶες ἕπονθ' ὥσ ἔιτε δαφοινοὶ θῶες ὄρεσφιν,
ἀμφ' ἔλαφον κεραὸν βεβλημένον, ὅν τ' ἔβαλ' ἀνὴρ
ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τ' ἤλυξε πόδεσσι
φεύγων, ὄφρ' αἷμα λιαρὸν καὶ γούνατ' ὀρώρῃ,
αὐτὰρ ἐπειδὴ τόν γε δαμάσεται ὠκὺς ὀϊστός,
ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν·
ἐν νέμεϊ σκιερῷ ἐπί τε λῖν ἤγαγε δαίμων
σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὁ δάπτει,
ὣς ῥα τότ' ἀμφ' ὀδυσῆα δαΐφρονα ποικιλομήτην,
τρῶες ἕποντο πολλοί τε καὶ ἄλκιμοι· αὐτὰρ ὅ γ' ἥρως
ἀΐσσων ᾧ ἔγχει, ἀμύνετο νηλεὲς ἦμαρ.
αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·
στῆ δὲ παρέξ· τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος·
ἤτοι τὸν μενέλαος ἀρήϊος ἐξάγ' ὁμίλου
χειρὸς ἔχων· ἕως θεράπων σχεδὸν ἤλασεν ἵππους·
αἴας δὲ τρώεσσιν ἐπάλμενος εἷλε δόρυκλον
πριαμίδην νόθον υἱόν· ἔπειτα δὲ πάνδοκον οὖτα·
οὖτα δὲ λύσανδρον, καὶ πύρασον, ἠδὲ πυλάρτην·
ὡς δ' ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι
χειμάρρους κατ' ὄρεσφιν ὀπαζόμενος διὸς ὄμβρῳ,
πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας
ἐσφέρεται, πολλὸν δέ τ' ἀφυσγετὸν εἰς ἅλα βάλλει,
ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος αἴας,
δαΐζων ἵππους τε, καὶ ἀνέρας· οὐδέ πω ἕκτωρ
πεύθετ', ἐπεί ῥα μάχης ἐπ' ἀριστερὰ μάρνατο πάσης,
ὄχθας πὰρ ποταμοῖο σκαμάνδρου· τῇ ῥα μάλιστα
ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δ' ἄσβεστος ὀρώρει·
νέστορά τ' ἀμφὶ μέγαν, καὶ ἀρήϊον ἰδομενῆα·
ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων·
ἔγχει θ' ἱπποσύνῃ τε· νέων δ' ἀλάπαζε φάλαγγας·

οὐδ' ἄν πω χάζοντο κελεύθου δῖοι ἀχαιοί·
εἰ μὴ ἀλέξανδρος ἑλένης πόσις ἠϋκόμοιο,
παῦσεν ἀριστεύοντα μαχάονα ποιμένα λαῶν,
ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον·
τῷ ῥα περίδδεισαν μένεα πνείοντες ἀχαιοί,
μήπως μιν πολέμοιο μετακλινθέντος ἕλοιεν·
αὐτίκα δ' ἰδομενεὺς προσεφώνεε νέστορα δῖον·
Ὦ νέστορ νηληϊάδη μέγα κῦδος ἀχαιῶν,
ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ, μαχάων
βαινέτω· ἐς νῆας δὲ τάχιστ' ἔχε μώνυχας ἵππους·
ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων,
ἰούς τ' ἐκτάμνειν, ἐπί τ' ἤπια φάρμακα πάσσειν,
Ὣς ἔφατ', οὐδ' ἀπίθησε γερήνιος ἱππότα νέστωρ·
αὐτίκα δ' ὧν ὀχέων ἐπεβήσετο πὰρ δὲ μαχάων
βαῖν' ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·
μάστιξεν δ' ἵππους, τὼ δ' οὐκ ἀέκοντε πετέσθην·
νῆας ἐπὶ γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ·
κεβριόνης δὲ, τρῶας ὀρινομένους ἐνόησεν
ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·
ἕκτορ νῶϊ μὲν ἐνθάδ' ὁμιλέομεν δαναοῖσιν,
ἐσχατιῇ πολέμοιο δυσηχέος· οἱ δὲ δὴ ἄλλοι
τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τέ, καὶ αὐτοί·
αἴας δὲ κλονέει τελαμώνιος· εὖ δέ μιν ἔγνων·
εὐρὺ γὰρ ἀμφ' ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς
κεῖσ' ἵππους τε καὶ ἅρμ' ἰθύνομεν, ἔνθα μάλιστα
ἱππῆες, πεζοί τε, κακὴν ἔριδα προβαλόντες,
ἀλλήλους ὀλέκουσι· βοὴ δ' ἄσβεστος ὄρωρεν·
Ὣς ἄρα φωνήσας ἵμασε καλλίτριχας ἵππους
μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες,
ῥίμφ' ἔφερον θοὸν ἅρμα μετὰ τρῶας καὶ ἀχαιούς,

στείβοντες νέκυάς τε, καὶ ἀσπίδας· αἵματι δ' ἄξων
νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον·
ἃς ἄρ' ἀφ' ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον·
αἵ τ' ἀπ' ἐπισσώτρων· ὁ δὲ ἵετο δῦναι ὅμιλον
ἀνδρόμεον· ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν
ἧκε κακὸν δαναοῖσι· μίνυνθα δὲ χάζετο δουρός·
αὐτὰρ ὁ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν,
ἔγχεΐ τ', ἄορί τε, μεγάλοισί τε χερμαδίοισιν·
αἴαντος δ' ἀλέεινε μάχην τελαμωνιάδαο·
ζεὺς δὲ πατὴρ αἴανθ' ὑψίζυγος ἐν φόβον ὦρσε·
στῆ δὲ ταφὼν, ὄπιθεν δὲ βάλεν σάκος ἑπταβόειον·
τρέσσε δὲ παπτήνας ἐφ' ὁμίλου θηρὶ ἐοικὼς
ἐντροπαλιζόμενος, ὀλίγον γόνυ γουνὸς ἀμείβων·
ὡς δ' αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο
ἐσσεύοντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·
οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι,
πάννυχοι ἐγρήσσοντες, ὁ δὲ κρειῶν ἐρατίζων
ἰθύει, ἀλλ' οὔτι πρήσσει, θαμέες γὰρ ἄκοντες
ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,
καιόμεναί τε δεταὶ τάς τε τρεῖ ἐσσύμενός περ,
ἠῶθεν δ' ἀπονόσφιν ἔβη τετιηότι θυμῷ,
ὣς αἴας τότ' ἀπὸ τρώων τετιημένος ἦτορ,
ἤϊε πόλλ' ἀέκων· περὶ γὰρ δίε νηυσὶν ἀχαιῶν·
ὡς δ' ὅτ' ὄνος παρ' ἄρουραν ἰὼν ἐβιήσατο παῖδας
νωθής· ᾧ δὴ πολλὰ περὶ ῥόπαλ' ἀμφὶς ἐάγῃ,
κείρει τ' εἰσελθὼν βαθὺ λήϊον, οἱ δέ τε παῖδες
τύπτουσι ῥοπάλοισι βίη δέ τι νηπίη αὐτῶν,
σπουδῇ τ' ἐξήλασσαν ἐπεί τ' ἐκορέσσατο φορβῆς,
ὣς τότ' ἔπειτ' αἴαντα μέγαν τελαμώνιον υἱὸν
τρῶες ὑπέρθυμοι τηλεκλυτοί τ' ἐπίκουροι

νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο·
αἴας δ' ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς,
αὖτις ὑποστρεφθεὶς· καὶ ἐρητύσασκε φάλαγγας
τρώων ἱπποδάμων· ὅτε δὲ τρωπάσκετο φεύγειν,
πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν·
αὐτὸς δὲ τρώων καὶ ἀχαιῶν θῦνε μεσηγὺ
ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν,
ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσω·
πολλὰ δὲ καὶ μεσηγὺ πάρος, χρόα λευκὸν ἐπαυρεῖν·
ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι·
τὸν δ' ὡς οὖν ἐνόησ' εὐαίμονος ἀγλαὸς υἱὸς
εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι·
στῆ ῥα παρ' αὐτὸν ἰὼν, καὶ ἀκόντισε δουρὶ φαεινῷ·
καὶ βάλε φαυσιάδην ἀπισάονα ποιμένα λαῶν·
ἧπαρ ὑπὸ πραπίδων· εἶθαρ δ' ὑπὸ γούνατ' ἔλυσεν·
εὐρύπυλος δ' ἐπόρουσε καὶ αἴνυτο τεύχε' ἀπ' ὤμων·
τὸν δ' ὡς οὖν ἐνόησεν ἀλέξανδρος θεοειδὴς
τεύχε' ἀπαινύμενον ἀπισάονος, αὐτίκα τόξον
ἕλκετ' ἐπ' εὐρυπύλῳ· καί μιν βάλε μηρὸν ὀϊστῷ
δεξιόν· ἐκλάσθη δὲ δόναξ, βάρυνε δὲ μηρόν·
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων·
ἤϋσεν δὲ διαπρύσιον δαναοῖσι γεγωνώς·
Ὦ φίλοι ἀργείων ἡγήτορες, ἠδὲ μέδοντες·
στῆτ' ἐλελιχθέντες, καὶ ἀμύνετε νηλεὲς ἦμαρ
αἴανθ' ὃς βελέεσσι βιάζεται· οὐδέ ἕ φημι
φεύξεσθ' ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλ' ἄντην
ἵστασθ' ἀμφ' αἴαντα μέγαν τελαμώνιον υἱόν·
Ὣς ἔφατ' εὐρύπυλος βεβλημένος· οἱ δὲ παρ' αὐτὸν
πλησίοι ἔστασαν σάκε' ὤμοισι κλίναντες·
δούρατ' ἀνασχόμενοι· τῶν δ' ἀντίος ἤλυθεν αἴας·

στῆ δὲ μεταστρεφθεὶς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο.
νέστορα δ' ἐκ πολέμοιο φέρον νηλήϊαι ἵπποι
ἱδρῶσαι. ἦγον δὲ μαχάονα ποιμένα λαῶν.
τὸν δὲ ἰδὼν, ἐνόησε ποδάρκης δῖος ἀχιλλεύς.
ἑστήκει γὰρ ἐπὶ πρύμνῃ μεγακήτεϊ νηΐ,
εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.
αἶψα δ' ἑταῖρον ἑὸν πατροκλῆα προσέειπεν,
φθεγξάμενος παρὰ νηός. ὁ δὲ κλισίηθεν ἀκούσας,
ἔκμολεν ἶσος ἄρηϊ. κακοῦ δ' ἄρα οἱ πέλεν ἀρχή.
τὸν πρότερος προσέειπε μενοιτίου ἄλκιμος υἱός,
τίπτε με κικλήσκεις ἀχιλεῦ, τί δέ σε χρεὼ ἐμεῖο.
Τὸν δ' ἀπαμειβόμενος, προσέφη πόδας ὠκὺς ἀχιλλεύς.
δῖε μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ,
νῦν ὀΐω περὶ γούνατ' ἐμὰ στήσεσθαι ἀχαιοὺς
λισσομένους. χρειὼ γὰρ ἱκάνεται οὐκ ἔτ' ἀνεκτός.
ἀλλ' ἴθι νῦν πάτροκλε διΐφιλε νέστορ' ἔρειο,
ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο.
ἤτοι μὲν τά γ' ὄπισθε μαχάονι πάντα ἔοικε
τῷ ἀσκληπιάδῃ. ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός.
ἵπποι γάρ με παρήϊξαν πρόσω μεμαυῖαι.
Ὣς φάτο. πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ.
βῆ δὲ θέειν παρά τε κλισίας, καὶ νῆας ἀχαιῶν.
οἱ δ' ὅτε δὴ κλισίην νηληϊάδεω ἀφίκοντο,
αὐτοὶ μέν ῥ' ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν.
ἵππους δ' εὐρυμέδων θεράπων λῦε τοῖο γέροντος,
ἐξ ὀχέων. οἱ δ' ἱδρῶ ἀπεψύχοντο χιτώνων,
στάντε ποτὶ πνοιὴν παρὰ θῖν' ἁλός. αὐτὰρ ἔπειτα
ἐς κλισίην ἐλθόντες, ἐπὶ κλισμοῖσι καθίζον.
τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος ἑκαμήδη.

τὴν ἄρετ' ἐκ τενέδοιο γέρων· ὅτε πέρσεν ἀχιλλεὺς
θυγατέρ' ἀρσινόου μεγαλήτορος· ἥν οἱ ἀχαιοὶ
ἔξελον, οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων·
ἥ, σφῶϊν πρῶτον μέν, ἐπιπροΐηλε τράπεζαν,
καλὴν κυανόπεζαν, εὔξοον· αὐτὰρ ἐπ' αὐτῆς,
χάλκειον κάνεον· ἐπὶ δέ, κρόμυον ποτῷ ὄψον,
ἠδὲ μέλι χλωρὸν· παρὰ δ' ἀλφίτου ἱεροῦ ἀκτήν·
πὰρ δέ, δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ' ὁ γεραιὸς
χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δ' αὐτοῦ,
τέσσαρ' ἔσαν· δοιαὶ δέ πελειάδες ἀμφὶς ἕκαστον,
χρύσειαι νεμέθοντο· δύω δ' ὑποπυθμένες ἦσαν·
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης,
πλεῖον ἐόν· νέστωρ δ' ὁ γέρων ἀμογητὶ ἄειρεν·
ἐν τῷ ῥά σφι κύκησε γυνὴ εἰκυῖα θεῇσιν,
οἴνῳ πραμνείῳ· ἐπὶ δ' αἴγειον κνῆ τυρὸν·
κνήστι χαλκείῃ· ἐπὶ δ' ἄλφιτα λευκὰ πάλυνε·
πινέμεναι δ' ἐκέλευσεν, ἐπεί ῥ' ὥπλισε κυκειῶ·
τὼ δ' ἐπεὶ οὖν πίνοντ' ἀφέτην πολυκαγκέα δίψαν,
μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες·
πάτροκλος δέ, θύρῃσιν ἐφίστατο ἰσόθεος φώς·
τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ·
ἐς δ' ἄγε χειρὸς ἑλών, κατὰ δ' ἑδριάασθαι ἄνωγεν
πάτροκλος δ' ἑτέρωθεν ἀναίνετο, εἶπέ τε μῦθον·
οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις
αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι,
ὅντινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς
γινώσκω· ὁρόω δὲ μαχάονα ποιμένα λαῶν·
νῦν δέ, ἔπος ἐρέων πάλιν ἄγγελος εἶμ' ἀχιλῆϊ·
εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος
δεινὸς ἀνήρ, τάχα κεν, καὶ ἀναίτιον αἰτιόωτο·

Τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα νέστωρ·
τίπτε τἄρ ὧδ' ἀχιλεὺς ὀλοφύρεται υἷας ἀχαιῶν·
ὅσσοι δὴ βελέεσσι βεβλήαται· οὐδέ τι οἶδε
πένθεος ὅσσον ὄρωρε κατὰ στρατόν· οἱ γὰρ ἄριστοι
ἐν νηυσὶν κέαται βεβλημένοι, οὐτάμενοί τε·
βέβληται μὲν ὁ τυδείδης κρατερὸς διομήδης·
οὔταται δ' ὀδυσσεὺς δουρικλυτὸς, ἠδ' ἀγαμέμνων·
βέβληται δὲ καὶ εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·
τοῦτον δ' ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο,
ἰῷ ἀπὸ νευρῆς βεβλημένον· αὐτὰρ ἀχιλλεὺς
ἐσθλὸς ἐὼν δαναῶν, οὐ κήδεται οὐδ' ἐλεαίρει·
ἦ μένει, εἰσόκε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης
ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,
αὐτοί τε κτεινώμεθ' ἐπισχερὼ· οὐ γὰρ ἐμὴ ἴς,
ἔσθ' οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν·
εἴθ' ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη·
ὡς πότ' ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη,
ἀμφὶ βοηλασίην· ὅτ' ἐγὼ κτάνον ἰτυμονῆα
ἐσθλὸν ὑπειροχίδην· ὃς ἐν ἤλιδι ναιετάασκεν·
ῥύσι' ἐλαυνόμενος· ὁ δ' ἀμύνων ᾗσι βόεσσι·
ἔβλητ' ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι·
κὰδ δ' ἔπεσεν· λαοὶ δὲ περίτρεσαν ἀγροιῶται·
ληΐδα δ' ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν·
πεντήκοντα βοῶν ἀγέλας· τόσα πώεα οἰῶν·
τόσσα συῶν συβόσια· τόσ' αἰπόλια πλατέ' αἰγῶν·
ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα
πάσας θηλείας· πολλῇσι δὲ πῶλοι ὑπῆσαν·
καὶ τὰ μὲν ἠλασάμεσθα πύλον νηλήϊον εἴσω·
ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα νηλεύς·
οὕνεκά μοι τύχε πολλὰ νέῳ, πόλεμόνδε κιόντι·

κήρυκες δ' ἐλίγαινον ἅμ' ἠοῖ φαινομένηφι,
τοὺς ἴμεν οἷσι χρέος ὠφείλετ' ἐν ἤλιδι δίῃ·
οἱ δὲ συναγρόμενοι πυλίων ἡγήτορες ἄνδρες,
δαίτρευον· πολέσιν γὰρ ἐπειοὶ χρεῖος ὄφειλον·
ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν πύλῳ ἦμεν·
ἐλθὼν γὰρ ἐκάκωσε βίη ἡρακληείη,
τῶν προτέρων ἐτέων κατὰ δ' ἔκταθεν, ὅσσοι ἄριστοι·
δώδεκα γὰρ νηλῆος ἀμύμονες υἱέες ἦμεν·
τῶν, οἶος λιπόμην· οἱ δ' ἄλλοι πάντες ὄλοντο·
ταῦθ' ὑπερηφανέοντες ἐπειοὶ χαλκοχίτωνες
ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο·
ἐκ δ' ὁ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγ' οἰῶν
εἵλετο κρινάμενος τριηκόσι', ἠδὲ νομῆας·
καὶ γὰρ τῷ χρεῖος μέγ' ὀφείλετ' ἐν ἤλιδι δίῃ
τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν
ἐλθόντες μετ' ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον
θεύσεσθαι· τοὺς δ' αὖθι ἄναξ ἀνδρῶν αὐγείας,
κάσχεθε· τὸν δ' ἐλατῆρ' ἀφίει ἀκαχήμενον ἵππων·
τῶν ὁ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων,
ἐξέλετ' ἄσπετα πολλά· τὰ δ' ἄλλ' ἐς δῆμον ἔδωκε
δαιτρεύειν· μή τις οἱ ἀτεμβόμενος κίοι ἴσης·
ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ
ἔρδομεν ἱρὰ θεοῖς· οἱ δὲ τρίτῳ ἤματι πάντες
ἦλθον, ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι
πανσυδίῃ· μετὰ δέ σφι μολίονε θωρήσσοντο,
παῖδ' ἔτ' ἐόντ' οὔπω μάλα εἰδότε θούριδος ἀλκῆς·
ἔστι δέ τις θρυόεσσα πόλις αἰπεῖα κολώνη,
τηλοῦ ἐπ' ἀλφειῷ, νεάτη πύλου ἠμαθόεντος·
τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες·
ἀλλ' ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δ' ἀθήνη,

ἄγγελος ἦλθε θέουσ᾽, ἀπ᾽ ὀλύμπου θωρήσσεσθαι
ἔννυχος· οὐδ᾽ ἀέκοντα πύλον κατὰ λαὸν ἄγειρεν·
ἀλλὰ μάλ᾽ ἐσσυμένους πολεμίζειν· οὐδέ με νηλεύς·
εἶα θωρήσσεσθαι, ἀπέκρυψε δέ μοι ἵππους·
οὐ γάρ πω τί μ᾽ ἔφη ἴδμεν πολεμήϊα ἔργα,
ἀλλὰ καὶ ὣς ἱππεῦσι μετέπρεπον ἡμετέροισι·
καὶ πεζός περ ἐών· ἐπεὶ ὣς ἄγε νεῖκος ἀθήνη·
ἔστι δέ τις ποταμὸς μινυήϊος εἰς ἅλα βάλλων,
ἐγγύθεν ἀρήνης· ὅθι μείναμεν ἠῶ δῖαν,
ἱππῆες πυλίων· τὰ δ᾽ ἐπέρρεεν ἔθνεα πεζῶν,
ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες·
ἔνδιοι ἱκόμεσθ᾽ ἱερὸν ῥόον ἀλφειοῖο·
ἔνθα διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά·
ταῦρον δ᾽ ἀλφειῷ, ταῦρον δὲ ποσειδάωνι,
αὐτὰρ ἀθηναίῃ γλαυκώπιδι βοῦν ἀγελαίην,
δόρπον ἔπειθ᾽ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι·
καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος,
ἀμφὶ ῥοὰς ποταμοῖο· αὐτὰρ μεγάθυμοι ἐπειοὶ
ἀμφίσταντο δή, ἄστυ διαπραθέειν μεμαῶτες·
ἀλλά σφιν προπάροιθε φάνη μέγα ἔργον ἄρηος·
εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,
συμφερόμεσθα μάχῃ διί τ᾽ εὐχόμενοι καὶ ἀθήνῃ·
ἀλλ᾽ ὅτε δὴ πυλίων καὶ ἐπειῶν ἔπλετο νεῖκος,
πρῶτος ἐγὼν ἕλον ἄνδρα· κόμισσα δὲ μώνυχας ἵππους,
μούλιον αἰχμητὴν, γαμβρὸς δ᾽ ἦν αὐγείαο·
πρεσβυτάτην δὲ θύγατρ᾽ εἶχε ξανθὴν ἀγαμήδην·
ἣ τόσα φάρμακα ᾔδη, ὅσα τρέφει εὐρεῖα χθών·
τὸν μὲν ἐγὼ προσιόντα, βάλον χαλκήρεϊ δουρί·
ἤριπε δ᾽ ἐν κονίῃσιν· ἐγὼ δ᾽ ἐς δίφρον ὀρούσας·
στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι ἐπειοί,

ἔφρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα
ἡγεμόν' ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι·
αὐτὰρ ἐγὼν ἐνόρουσα κελαινῇ λαίλαπι ἶσος·
πεντήκοντα δ' ἕλον δίφρους· δύο δ' ἀμφὶς ἕκαστον
φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες·
καί νύ κεν ἀκτορίωνε μολίονε παῖδ' ἀλάπαξα,
εἰ μή σφωε πατὴρ εὐρυκρείων ἐνοσίχθων,
ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ·
ἔνθα ζεὺς πυλίοισι μέγα κράτος ἐγγυάλιξεν
τόφρα γὰρ οὖν ἑπόμεσθα δι' ἀσπιδέος πεδίοιο·
κτείνοντές τ' αὐτοὺς, ἀνά τ' ἔντεα καλὰ λέγοντες,
ὄφρ' ἐπὶ βουπρασίου πολυπύρου βήσαμεν ἵππους,
πέτρης τ' ὠλενίης καὶ ἀλησίου, ἔνθα κολώνη
κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν ἀθήνη,
ἔνθ' ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ ἀχαιοί·
ἂψ ἀπὸ βουπρασίοιο, πύλονδ' ἔχον ὠκέας ἵππους·
πάντες δ' εὐχετόωντο θεῶν διὶ, νέστορί τ' ἀνδρῶν·
ὣς ἔον, εἴ ποτ' ἔην γε μετ' ἀνδράσιν· αὐτὰρ ἀχιλλεὺς,
οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω,
πολλὰ μετακλαύσεσθαι, ἐπεί κ' ἀπὸ λαὸς ὄληται·
ὦ πέπον· ἦ μὲν σοί γε μενοίτιος ὧδ' ἐπέτελλεν
ἤματι τῷ, ὅτε σ' ἐκ φθίης ἀγαμέμνονι πέμπε·
νῶϊ δέ τ' ἔνδον ἐόντες, ἐγὼ καὶ δῖος ὀδυσσεὺς,
πάντα μάλ' ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε·
πηλῆος δ' ἱκόμεσθα δόμους εὖ ναιετάοντας,
λαὸν ἀγείροντες κατ' ἀχαιΐδα πουλυβότειραν·
ἔνθα δ' ἔπειθ' ἥρωα μενοίτιον εὕρομεν ἔνδον,
ἠδὲ σέ, πὰρ δ' ἀχιλῆα, γέρων δ' ἱππηλάτα πηλεὺς,
πίονα μηρί' ἔκηε βοὸς διῒ τερπικεραύνῳ,
αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον,

σπένδων αἴθοπα οἶνον· ἐπ' αἰθομένοις ἱεροῖσι.
σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα· νῶϊ δ' ἔπειτα
στῆμεν ἐνὶ προθύροισι· ταφὼν δ' ἀνόρουσεν ἀχιλλεύς.
ἐς δ' ἄγε χειρὸς ἑλὼν· κατὰ δ' ἑδριάασθαι ἄνωγεν,
ξείνιά τ' εὖ παρέθηκεν· ἅτε ξείνοις θέμις ἐστίν.
αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος· ἠδὲ ποτῆτος,
ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ' ἅμ' ἕπεσθαι.
σφὼ δὲ μάλ' ἠθέλετον· τὼ δ' ἄμφω πόλλ' ἐπέτελλον.
πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλ' ἀχιλῆϊ.
αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων.
σοὶ δ' αὖθ' ὧδ' ἐπέτελλε μενοίτιος ἄκτορος υἱός.
τέκνον ἐμόν, γενεῇ μὲν ὑπέρτερός ἐστιν ἀχιλλεύς.
πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δ' ὅγε πολλὸν ἀμείνων.
ἀλλ' εὖ οἱ φάσθαι πυκινὸν ἔπος, ἠδ' ὑποθέσθαι,
καί οἱ σημαίνειν· ὁ δὲ πείσεται ἐς ἀγαθόν περ.
ὣς ἐπέτελλ' ὁ γέρων· σὺ δὲ λήθεαι· ἀλλ' ἔτι καὶ νῦν
ταῦτ' εἴποις ἀχιλῆϊ δαΐφρονι αἴκε πίθηται.
τίς δ' οἶδ' εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις.
παρειπών· ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει.
καί τινά οἱ πὰρ ζηνὸς ἐπέφραδε πότνια μήτηρ.
ἀλλὰ σέ περ προέτω· ἅμα δ' ἄλλος λαὸς ἑπέσθω
μυρμιδόνων, αἴ κέν τι φόως δαναοῖσι γένηαι.
καί τοι τεύχεα καλὰ δότω πόλεμόνδε φέρεσθαι.
αἴ κέ σε τῷ ἴσκοντες ἀπόσχωνται πολέμοιο
τρῶες· ἀναπνεύσωσι δ' ἀρήϊοι υἷες ἀχαιῶν
τειρόμενοι· ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο.
ῥεῖα δέ κ' ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
ὤσεσθε προτὶ ἄστυ νεῶν ἄπο, καὶ κλισιάων.
Ὣς φάτο· τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.

βῆ δὲ θέειν παρὰ νῆας ἐπ' αἰακίδην ἀχιλῆα·
ἀλλ' ὅτε δὴ κατὰ νῆας ὀδυσῆος θείοιο
ἷξε θέων πάτροκλος, ἵνα σφ' ἀγορή τε θέμις τε
ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,
ἔνθά οἱ εὐρύπυλος βεβλημένος ἀντεβόλησε,
διογενὴς εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ,
σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς·
ὤμων καὶ κεφαλῆς· ἀπὸ δ' ἕλκεος ἀργαλέοιο
αἷμα μέλαν κελάρυζε νόος γε μὲν ἔμπεδος ἦεν·
τὸν δὲ ἰδὼν ᾤκτειρε μενοιτίου ἄλκιμος υἱός·
καί ῥ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
ἆ δειλοὶ δαναῶν ἡγήτορες ἠδὲ μέδοντες·
ὡς ἄρ' ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης,
ἄσειν ἐν τροίῃ ταχέας κύνας ἀργέτι δημῷ·
ἀλλ' ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς εὐρύπυλ' ἥρως,
ἤ ῥ' ἔτι που σχήσουσι πελώριον ἕκτορ' ἀχαιοί·
ἦ ἤδη φθίσονται ὑπ' αὐτοῦ δουρὶ δαμέντες;
T τὸν δ' αὖτ' εὐρύπυλος πεπνυμένος ἀντίον ηὔδα·
οὐκέτι διογενὲς πατρόκλεις ἄλκαρ ἀχαιῶν
ἔσεται· ἀλλ' ἐν νηυσὶ μελαίνῃσι πεσέονται·
οἱ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι·
ἐν νηυσὶ κέαται βεβλημένοι οὐταμενοί τε,
χερσὶν ὑπὸ τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν·
ἀλλ' ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν·
μηροῦ δ' ἔκταμ' ὀϊστόν· ἀπ' αὐτοῦ δ' αἷμα κελαινὸν
νίζ' ὕδατι λιαρῷ· ἐπὶ δ' ἤπια φάρμακα πάσσε
ἐσθλά· τά σε προτί φασιν ἀχιλλῆος δεδιδάχθαι·
ὃν χείρων ἐδίδαξε δικαιότατος κενταύρων·
ἰητροὶ μὲν γὰρ ποδαλείριος, ἠδὲ μαχάων·
τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα,

χρηίζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος,
κεῖσθαι· ὁ δ' ἐν πεδίῳ τρώων μένει ὀξὺν ἄρηα.
Τὸν δ' αὖτε προσέειπε μενοιτίου ἄλκιμος υἱός·
πῶς τ' ἄρ ἔοι τάδε ἔργα, τί ῥέξομεν εὐρύπυλ' ἥρως;
ἔρχομαι ὄφρ' ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω,
ὃν νέστωρ ἐπέτελλε γερήνιος οὖρος ἀχαιῶν.
ἀλλ' οὐδ' ὧς περ σεῖο μεθήσω τειρομένοιο.
ἦ· καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν
ἐς κλισίην θεράπων δὲ ἰδὼν, ὑπέχευε βοείας.
ἔνθα μιν ἐκτανύσας, ἐκ μηροῦ τάμνε μαχαίρῃ,
ὀξὺ βέλος περιπευκές ἀπ' αὐτοῦ δ' αἷμα κελαινόν,
νίζ' ὕδατι λιαρῷ· ἐπὶ δὲ ῥίζαν βάλε πικρήν,
χερσὶ διατρίψας ὀδυνήφατον· ἥ οἱ ἁπάσας
ἔσχ' ὀδύνας, τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ' αἷμα.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ·Μ·ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ἀποβάντες οἱ ἥρωες τῶν ἵππων, διαβαίνουσι τὴν τάφρον· καίτοι ἀπαισίου αὐτοῖς φανέντος οἰωνοῦ, καὶ εἰς πέντε τάξεις διαιρεθέντες, προσβάλλουσι τῷ τείχει τῶν ἑλλήνων, ἔνθα σαρπηδὼν ἔπαλξιν κατασπᾷ. ἕκτωρ δὲ λίθῳ βαλὼν τὰς πύλας, ἐπέβη ταῖς ναυσί, καὶ οἱ σὺν αὐτῷ πάντες ἥρωες.

ΙΛΙΑΔΟΣ. Μ. ΟΜΗΡΟΥ ΡΑΨΩιΔΙΑΣ.

μῦ τρώων παλάμῃσι· καὶ ἤριπε τεῖχος ἀχαιῶν·

ω Σ ὁ μὲν ἐν κλισίῃσι μενοιτίου ἄλκιμος υἱός·
ἰᾶτ' εὐρύπυλον βεβλημένον. οἳ δὲ μάχοντο
ἀργεῖοι καὶ τρῶες ὁμιλαδόν· οὐδ' ἄρ' ἔμελλε
τάφρος ἔτι σχήσειν δαναῶν καὶ τεῖχος ὕπερθεν
εὐρὺ τὸ ποιήσαντο νεῶν ὕπερ· ἀμφὶ δὲ τάφρον
ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας,
ὄφρα σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλήν·
ἐντὸς ἔχον ῥύοιτο· θεῶν δ' ἀέκητι τέτυκτο
ἀθανάτων· τῷ καὶ οὔτι πολὺν χρόνον ἔμπεδον ἦεν·
ὄφρα μὲν ἕκτωρ ζωὸς ἔην καὶ μήνι' ἀχιλλεύς·
καὶ πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλε,
τόφρα δὲ καὶ μέγα τεῖχος ἀχαιῶν ἔμπεδον ἦεν·
αὐτὰρ ἐπεὶ κατὰ μὲν τρώων θάνον ὅσσοι ἄριστοι,
πολλοὶ δ' ἀργείων οἱ μὲν δάμεν, οἱ δ' ἐλίποντο,
πέρθετο δὲ πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ,
ἀργεῖοι δ' ἐν νηυσὶ φίλην ἐς πατρίδ' ἔβησαν,
δὴ τότε μητιόωντο ποσειδάων καὶ ἀπόλλων,
τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες,
ὅσσοι ἀπ' ἰδαίων ὀρέων ἅλαδε προρέουσι,
ῥῆσος θ', ἑπτάπορός τε, κάρησός τε, ῥόδιός τε·
γρήνικός τε, καὶ αἴσηπος, δῖός τε σκάμανδρος,
καὶ σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
κάππεσον ἐν κονίῃσι, καὶ ἡμιθέων γένος ἀνδρῶν.

τῶν πάντων ὁμόσε στόματ' ἔτραπε φοῖβος ἀπόλλων,
ἐννῆμαρ δ' ἐς τεῖχος ἵει ῥόον· ὗε δ' ἄρα ζεὺς
συνεχὲς, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
αὐτὸς δ' ἐννοσίγαιος ἔχων χέρεσι τρίαιναν
ἡγεῖτ'· ἐκ δ' ἄρα πάντα θεμέλια κύμασι πέμπε
φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες ἀχαιοί·
λεῖα δ' ἐποίησεν παρ' ἀγάρροον ἑλλήσποντον·
αὖτις δ' ἠιόνα μεγάλην ψαμάθοισι κάλυψε,
τεῖχος ἀμαλδύνας· ποταμοὺς δ' ἔτρεψε νέεσθαι
κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.
ὣς ἄρ' ἔμελλον ὄπισθε ποσειδάων καὶ ἀπόλλων
θησέμεναι· τότε δ' ἀμφὶ μάχη, ἐνοπή τε δεδήει
τεῖχος ἐΰδμητον· κανάχιζε δὲ δούρατα πύργων
βαλλόμεν'· ἀργεῖοι δὲ διὸς μάστιγι δαμέντες,
νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο,
ἕκτορα δειδιότες κρατερὸν μήστωρα φόβοιο·
αὐτὰρ ὅ γ' ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ.
ὡς δ' ὅταν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι,
κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·
οἱ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,
ἀντίοι ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς
αἰχμὰς ἐκ χειρῶν, τοῦ δ' οὔποτε κυδάλιμον κῆρ
ταρβεῖ, οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·
ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων.
ὅππῃ τ' ἰθύσει, τῇ τ' εἴκουσι στίχες ἀνδρῶν·
ὣς ἕκτωρ ἀν' ὅμιλον ἰὼν ἐλλίσσεθ' ἑταίρους,
τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι
τόλμων ὠκύποδες· μάλα δὲ χρεμέτιζον ἐπ' ἄκρῳ
χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος
εὐρεῖ'· οὔτ' ἄρ' ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι

ῥηϊδίη· χρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν,
ἕστασαν ἀμφοτέρωθεν· ὕπερθεν δὲ σκολόπεσσιν
ὀξέσιν ἠρήρει· τοὺς ἵστασαν υἷες ἀχαιῶν,
πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν·
ἔνθ' οὔκεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων
ἐσβαίη· πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι·
δὴ τότε πουλυδάμας θρασὺν ἕκτορα εἶπε παραστάς·
ἕκτορ τ' ἠδ' ἄλλοι τρώων ἀγοὶ, ἠδ' ἐπικούρων,
ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·
ἡ δὲ μάλ' ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ
ὀξέες ἑστᾶσιν· ποτὶ δ' αὐτοὺς τεῖχος ἀχαιῶν·
ἔνθ' οὔπως ἔστι καταβήμεναι οὐδὲ μάχεσθαι
ἱππεῦσι· στεῖνος γὰρ ὅθι τρώσεσθαι ὀΐω·
εἰ μὲν γὰρ δὴ πάγχυ κακὰ φρονέων ἀλαπάζει
ζεὺς ὑψιβρεμέτης, τρώεσσι δὲ βούλετ' ἀρήγειν·
ἦ τ' ἂν ἔγωγ' ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,
νωνύμνους ἀπολέσθαι ἀπ' ἄργεος ἐνθάδ' ἀχαιούς·
εἰ δέ χ' ὑποστρέψωσι· παλίωξις δὲ γένηται
ἐκ νηῶν, καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ·
οὐκέτ' ἔπειτ' ὀΐω, οὐδ' ἄγγελον ἀπονέεσθαι
ἄψορρον ποτὶ ἄστυ· ἑλιχθέντων ὑπ' ἀχαιῶν·
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες,
ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,
αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες·
ἕκτορι πάντες ἑπώμεθ' ἀολλέες· αὐτὰρ ἀχαιοὶ
οὐ μενέουσ', εἰ δή σφιν ὀλέθρου πείρατ' ἐφῆπται·
Ὣς φάτο πουλυδάμας· ἅδε δ' ἕκτορι μῦθος ἀπήμων·
αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·
οὐδὲ μὲν ἄλλοι τρῶες ἐφ' ἵππων ἠγερέθοντο,
ἀλλ' ἀποβάντες ὄρουσαν, ἐπεὶ ἴδον ἕκτορα δῖον·

ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος,
ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ' ἐπὶ τάφρῳ·
οἱ δὲ διαστάντες· σφέας αὐτοὺς ἀρτύναντες,
πέντα κοσμηθέντες, ἅμ' ἡγεμόνεσσιν ἕποντο·
οἱ μὲν ἅμ' ἕκτορι ἴσαν, καὶ ἀμύμονι πουλυδάμαντι,
οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν· μέμασαν δὲ μάλιστα
τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι·
καί σφιν κεβριόνης τρίτος εἵπετο· πὰρ δ' ἄρ' ὄχεσφιν
ἄλλον κεβριόναο χερείονα κάλλιπεν ἕκτωρ·
τῶν δ' ἑτέρων, πάρις ἦρχε, καὶ ἀλκάθοος καὶ ἀγήνωρ.
τῶν δὲ τρίτων, ἕλενος καὶ δηΐφοβος θεοειδής,
υἷε δύω πριάμοιο· τρίτος δ' ἦν ἄσιος ἥρως·
ἄσιος ὑρτακίδης, ὃν ἀρίσβηθεν φέρον ἵπποι,
αἴθωνες μεγάλοι ποταμοῦ ἄπο σελλήεντος,
τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς ἀγχίσαο
αἰνείας· ἅμα τῷ γε, δύω ἀντήνορος υἷε.
ἀρχέλοχός τ' ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
σαρπηδὼν δ' ἡγήσατ' ἀγακλειτῶν ἐπικούρων.
πρὸς δ' ἕλετο γλαῦκον, καὶ ἀρήϊον ἀστεροπαῖον·
οἱ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι
τῶν ἄλλων, μετά γ' αὐτόν· ὃ δ' ἔπρεπε καὶ διὰ πάντων
οἳ δ' ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι,
βάν ῥ' ἰθὺς δαναῶν· λελιημένοι· οὐδ' ἔφαντο
σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσι πεσέεσθαι·
ἔνθ' ἄλλοι τρῶες τηλέκλητοί τ' ἐπίκουροι,
βουλῇ πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·
ἀλλ' οὐχ ὑρτακίδης ἔθελ' ἄσιος ὄρχαμος ἀνδρῶν,
αὖθι λιπεῖν ἵππους τε, καὶ ἡνίοχον θεράποντα·
ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι
νήπιος· οὐδ' ἄρ' ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας,

ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν,
ἂψ ἀπονοστήσειν ποτὶ ἴλιον ἠνεμόεσσαν·
πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν·
ἔγχεϊ ἰδομενῆος ἀγαυοῦ δευκαλίδαο·
εἴσατο γὰρ νηῶν ἐπ᾽ ἀριστερὰ τῇπερ ἀχαιοὶ
ἐκ πεδίου νίσσοντο σὺν ἵπποισι καὶ ὄχεσφιν·
τῇ ῥ᾽ ἵππους τε καὶ ἅρμα διήλασεν· οὐδὲ πύλῃσιν
εὗρ᾽ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα·
ἀλλ᾽ ἀναπεπταμένας ἔχον ἀνέρες ἤ τιν᾽ ἑταῖρον·
ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας·
τῇ ῥ᾽ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δ᾽ ἅμ᾽ ἕποντο
ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτ᾽ ἀχαιοὺς
σχήσεσθ᾽· ἀλλ᾽ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
νήπιοι· ἐν δὲ πύλῃσι δύ᾽ ἀνέρας εὗρον ἀρίστους,
υἷας ὑπερθύμους λαπιθάων αἰχμητάων·
τὸν μὲν πειριθόου υἷα κρατερὸν πολυποίτην·
τὸν δὲ λεοντῆα βροτολοιγῷ ἶσον ἄρηι·
τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι·
αἵ τ᾽ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα,
ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσ᾽ ἀραρυῖαι,
ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι,
μίμνον ἐπερχόμενον μέγαν ἄσιον οὐδ᾽ ἐφέβοντο·
οἳ δ᾽ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
ὑψόσ᾽ ἀνασχόμενοι, ἔκιον μεγάλῳ ἀλαλητῷ·
ἄσιον· ἀμφὶ ἄνακτα καὶ ἰαμενὸν καὶ ὀρέστην,
ἀσιάδην τ᾽ ἀκάμαντα, θόωνά τε, οἰνόμαόν τε·
οἳ δ᾽ ἤτοι εἵως μὲν ἐϋκνήμιδας ἀχαιοὺς
ὄρνυον, ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·
αὐτὰρ ἐπειδὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν

βοῶντο, ἀτὰρ Δαναῶν γένετ᾽ ἰαχή τε φόβος τε.
ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην,
ἀγροτέροισι σύεσσιν ἐοικότε· τώ τ᾽ ἐν ὄρεσσιν,
ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,
δοχμώ τ᾽ ἀΐσσοντε περὶ σφίσιν, ἄγνυτον ὕλην
πρυμνὴν ἐκτάμνοντε, ὑπαὶ δέ τε κόμπος ὀδόντων
γίνεται, ἐς ὅ κέ τις βαλὼν ἐκ θυμὸν ἕληται,
ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσφι φαεινός,
ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο,
λαοῖσι καθύπερθε πεποιθότες, ἠδὲ βίηφι.
οἳ δ᾽ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων,
βάλλον ἀμυνόμενοι σφῶν τ᾽ αὐτῶν καὶ κλισιάων,
νηῶν τ᾽ ὠκυπόρων, νιφάδες δ᾽ ὡς πῖπτον ἔραζε,
ἅς τ᾽ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας,
ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,
ὣς τῶν ἐκ χειρῶν βέλε᾽ ἔρρεον ἠμὲν Ἀχαιῶν,
ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δ᾽ ἀμφ᾽ αὖον ἀΰτευν,
βαλλόμεναι μυλάκεσσι, καὶ ἀσπίδες ὀμφαλόεσσαι.
δή ῥα τότ᾽ ᾤμωξέν τε, καὶ ὣ πεπλήγετο μηρώ,
Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·
Ζ Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
πάγχυ μάλ᾽, οὐ γὰρ ἐγώ γ᾽ ἐφάμην ἥρωας Ἀχαιοὺς
σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.
οἳ δ᾽ ὥς τε σφῆκες μέσον αἰόλοι ἠδὲ μέλισσαι,
οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,
οὐδ᾽ ἀπολείπουσι κοῖλον δόμον, ἀλλὰ μένοντες
ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,
ὣς οἵ γ᾽ οὐκ ἐθέλουσι πυλάων καὶ δύ᾽ ἐόντε
χάσσασθαι, πρίν γ᾽ ἠὲ κατακτάμεν, ἠὲ ἁλῶναι.

Ὣς ἔφατ᾽· οὐδὲ Διὸς πεῖθεν φρένα ταῦτ᾽ ἀγορεύων·
ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι·
ἄλλοι δ᾽ ἀμφ᾽ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·
ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντ᾽ ἀγορεῦσαι·
πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ
λάϊνον· ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ,
νηῶν ἠμύναντο· θεοὶ δ᾽ ἀκαχήατο θυμὸν
πάντες, ὅσοι δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν·
σὺν δ᾽ ἔβαλον λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.
ἔνθ᾽ αὖ πειριθόου υἱὸς κρατερὸς πολυποίτης,
δουρὶ βάλεν δάμασον κυνέης διὰ χαλκοπαρήου·
οὐδ᾽ ἄρα χαλκείη κόρυς ἔσχεθεν· ἀλλὰ διὰ πρὸ
αἰχμὴ χαλκείη ῥῆξ᾽ ὀστέον· ἐγκέφαλος δὲ
ἔνδον ἅπας πεπάλακτο, δάμασε δέ μιν μεμαῶτα·
αὐτὰρ ἔπειτα πύλωνα καὶ ὅρμενον ἐξενάριξεν
υἱὸς δ᾽ ἀντιμάχοιο· λεοντεὺς ὄζος ἄρηος,
ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας·
αὖτις δ᾽ ἐκ κολεοῖο ἐρυσάμενος ξίφος ὀξύ,
ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας δι᾽ ὁμίλου,
πλῆξ᾽ αὐτοσχεδίην· ὁ δ᾽ ἄρ᾽ ὕπτιος οὔδει ἐρείσθη·
αὐτὰρ ἔπειτα μένωνα καὶ ἰαμενὸν καὶ ὀρέστην,
πάντας ἐπασσυτέρους πέλασεν χθονὶ πουλυβοτείρῃ·
ὄφρ᾽ οἱ τοὺς ἐνάριζον ἀπ᾽ ἔντεα μαρμαίροντα,
τόφρ᾽ οἱ πουλυδάμαντι καὶ ἕκτορι κοῦροι ἕποντο,
οἱ πλεῖστοι καὶ ἄριστοι ἔσαν· μέμασαν δὲ μάλιστα
τεῖχός τε ῥῆξαι, καὶ ἐνιπρῆσαι πυρὶ νῆας·
οἵ ῥ᾽ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ·
ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν,
αἰετὸς ὑψιπέτης ἐπ᾽ ἀριστερὰ λαὸν ἐέργων,
φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον,

ζωὸν ἔτ' ἀσπαίροντα· καὶ οὔπω λήθετο χάρμης.
κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος περὶ δειρὴν,
ἰδνωθεὶς ὀπίσω· ὁ δ' ἀπὸ ἕθεν ἧκε χαμᾶζε
ἀλγήσας ὀδύνῃσι· μέσῳ δ' ἐνὶ κάββαλ' ὁμίλῳ·
αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.
τρῶες δ' ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν
κείμενον ἐν μέσσοισι, διὸς τέρας αἰγιόχοιο.
δὴ τότε πουλυδάμας θρασὺν ἕκτορα εἶπε παραστάς·
ἕκτορ ἀεὶ μέν πως μοι ἐπιπλήσσεις ἀγορῇσιν
ἐσθλὰ φραζομένῳ· ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν·
δῆμον ἐόντα παρὲξ ἀγορευέμεν οὔτ' ἐνὶ βουλῇ,
οὔτέ ποτ' ἐν πολέμῳ· σὸν δὲ κράτος αἰὲν ἀέξειν·
νῦν δ' αὖτ' ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
μὴ ἴομεν δαναοῖσι μαχησόμενοι περὶ νηῶν·
ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε
τρωσὶν ὅδ' ὄρνις ἐπῆλθε περησέμεναι μεμαῶσιν
αἰετὸς ὑψιπέτης· ἐπ' ἀριστερὰ λαὸν ἐέργων·
φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
ζωὸν, ἄφαρ δ' ἀφέηκε πάρος φίλα οἰκί' ἱκέσθαι,
οὐδ' ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν,
ὣς ἡμεῖς εἴπερ τε πύλας καὶ τεῖχος ἀχαιῶν
ῥηξόμεθα σθένεϊ μεγάλῳ· εἴξωσι δ' ἀχαιοί·
οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ' αὐτὰ κέλευθα·
πολλοὺς γὰρ τρώων καταλείψομεν, οὕς κεν ἀχαιοί
χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν,
ὧδέ χ' ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ
εἰδείη τεράων, καί οἱ πειθοίατο λαοί·
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν, προσέφη κορυθαίολος ἕκτωρ·
πουλυδάμα, σὺ μὲν οὐκ ἔτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις·
οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι·
εἰ δ' ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,

ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί·
ὃς κέλεαι ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι
βουλέων· ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε·
τύνη δ' οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις
πείθεσθαι· τῶν οὔτι μετατρέπομ' οὐδ' ἀλεγίζω,
εἴτ' ἐπὶ δεξί' ἴωσι πρὸς ἠῶ τ' ἠέλιόν τε,
εἴτ' ἐπ' ἀριστερά, τοί γε ποτὶ ζόφον ἠερόεντα·
ἡμεῖς δὲ μεγάλοιο διὸς πειθώμεθα βουλῇ,
ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης·
τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα·
εἴπερ γάρ τ' ἄλλοι γε περὶ κτεινώμεθα πάντες
νηυσὶν ἐπ' ἀργείων, σοὶ δ' οὐ δέος ἔστ' ἀπολέσθαι.
οὐ γάρ τοι κραδίη μενεδήϊος, οὐδὲ μαχήμων·
εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τιν' ἄλλον
παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,
αὐτίκ' ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις·
Ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δ' ἅμ' ἕποντο,
ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ ζεὺς τερπικέραυνος
ὦρσεν ἀπ' ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,
ἥ ῥ' ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ ἀχαιῶν
θέλγε νόον· τρωσὶ δὲ καὶ ἕκτορι κῦδος ὄπαζε·
τοῦ περ δὴ τεράεσσι πεποιθότες, ἠδὲ βίηφι,
ῥήγνυσθαι μέγα τεῖχος ἀχαιῶν πειρήτιζον·
κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,
στήλας τε προβλῆτας ἐμόχλεον· ἃς ἄρ ἀχαιοί
πρώτας ἐν γαίῃ θέσαν, ἔμμεναι ἔχματα πύργων·
τὰς οἵ γ' αὖ ἔρυον, ἔλποντο δὲ τεῖχος ἀχαιῶν
ῥήξειν· οὐδέ νύ πω δαναοὶ χάζοντο κελεύθου·
ἀλλ' οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις,
βάλλον ἀπ' αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.

ἀμφοτέρω δ' αἴαντε κελευτιόων τ' ἐπὶ πύργων
πάντοσε, φοιτήτην μένος ὀτρύνοντες ἀχαιῶν·
ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι
νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν·
ὦ φίλοι ἀργείων, ὅς τ' ἔξοχος, ὅς τε μεσήεις,
ὅς τε χερειότερος· ἐπεὶ οὔπω πάντες ὁμοῖοι
ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·
καὶ δ' αὐτοὶ τόδε που γινώσκετε, μήτις ὀπίσσω
τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούων·
ἀλλὰ πρόσω ἵεσθε, καὶ ἀλλήλοισι κέλεσθε,
αἴ κεν Ζεὺς δώησιν ὀλύμπιος ἀστεροπητής·
νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι·
ὣς τώ γε προβοῶντε, μάχην ὄτρυνον ἀχαιῶν·
τῶν δ' ὥς τε νιφάδες χιόνος πίπτουσι θαμειαὶ
ἤματι χειμερίῳ, ὅτε τ' ὤρετο μητίετα Ζεὺς
νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα,
κοιμήσας δ' ἀνέμους χέει ἔμπεδον ὄφρα καλύψῃ,
ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους,
καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,
καί τ' ἐφ' ἁλὸς πολιῆς κέχυται λιμέσι τε καὶ ἀκταῖς,
κῦμα δέ μιν προσπλάζον ἐρύκεται, ἄλλα τε πάντα
εἰλύαται καθύπερθ' ὅτ' ἐπιβρίσῃ διὸς ὄμβρος,
ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί·
αἱ μὲν ἄρ' ἐς τρῶας, αἱ δ' ἐκ τρώων ἐς ἀχαιοὺς
βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει,
οὐδ' ἄν πω τότε γε τρῶες καὶ φαίδιμος ἕκτωρ,
τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,
εἰ μὴ ἄρ' υἱὸν ἑὸν σαρπηδόνα μητίετα Ζεύς·
ὦρσεν ἐπ' ἀργείοισι λέονθ' ὣς βουσὶν ἕλιξιν·
αὐτίκα δ' ἀσπίδα μὲν πρόσθ' ἔσχετο πάντοσ' ἐΐσην,
καλὴν χαλκείην ἐξήλατον· ἣν ἄρα χαλκεὺς

ἤλασεν· ἔντοσθε δὲ βοείας ῥάψε θαμειάς·
χρυσείοις ῥάβδοισι διηνεκέσι περὶ κύκλον·
τὴν ἄρ' ὅγε πρόσθε σχόμενος, δύο δοῦρε τινάσσων,
βῆ ῥ' ἴμεν ὥστε λέων ὀρεσίτροφος, ὅς τ' ἐπιδευὴς
δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ,
μήλων πειρήσοντα, καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
εἴπερ γάρ χ' εὕρῃσι παρ' αὐτόφι βώτορας ἄνδρας
σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,
οὔ ῥά τ' ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι·
ἀλλ' ὅ γ' ἄρ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς
ἔβλητ' ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι,
ὥς ῥα τότ' ἀντίθεον σαρπηδόνα θυμὸς ἀνῆκε
τεῖχος ἐπαΐξαι, διά τε ῥήξασθαι ἐπάλξεις·
αὐτίκα δὲ γλαῦκον προσέφη παῖδ' ἱππολόχοιο·
Γλαῦκε τίη δὴ νῶϊ τετιμήμεσθα μάλιστα,
ἕδρῃ τε, κρέασίν τε, ἰδὲ πλείοις δεπάεσσιν
ἐν λυκίῃ· πάντες δὲ θεοὺς ὣς εἰσορόωσι·
καὶ τέμενος νεμόμεσθα μέγα ξάνθοιο παρ' ὄχθας,
καλὸν φυταλιῆς, καὶ ἀρούρης πυροφόροιο·
τὼ νῦν χρὴ λυκίοισι μετὰ πρώτοισιν ἐόντας,
ἑστάμεν, ἠδὲ μάχης καυστειρῆς ἀντιβολῆσαι,
ὄφρά τις ὧδ' εἴπῃ λυκίων πύκα θωρηκτάων·
οὐ μὰν ἀκλεέες λυκίην κατακοιρανέουσιν
ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα·
οἶνόν τ' ἔξαιτον μελιηδέα· ἀλλ' ἄρα καὶ ἲς
ἐσθλή· ἐπεὶ λυκίοισι μετὰ πρώτοισι μάχονται·
ὦ πέπον, εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντες,
αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ' ἀθανάτω τε
ἔσσεσθαι, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην,
οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν·
νῦν δ' ἔμπης γὰρ κῆρες ἐφεστᾶσι θανάτοιο

μυρίαι· ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ' ὑπαλύξαι
ἴομεν, ἠέ τῳ κῦδος ὀρέξομεν, ἠέ τις ἡμῖν·
Ὣς ἔφατ'· οὐδὲ γλαῦκος ἀπετράπετ' οὐδ' ἀπίθησε·
τὼ δ' ἰθὺς βήτην λυκίων μέγα ἔθνος ἄγοντε·
τοὺς δὲ ἰδὼν, ῥίγησ' υἱὸς πετεῶο μενεσθεύς·
τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες·
πάπτηνεν δ' ἀνὰ πύργον ἀχαιῶν, εἴ τιν' ἴδοιτο
ἡγεμόνων· ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι·
ἐς δ' ἐνόησ' αἴαντε δύω πολέμου ἀκορήτω
ἑσταότας· τεῦκρόν τε νέον κλισίηθεν ἰόντα
ἐγγύθεν· ἀλλ' οὔπως οἱ ἔην βώσαντι γεγωνεῖν·
τόσος γὰρ κτύπος ἦεν· ἀϋτὴ δ' οὐρανὸν ἷκε·
βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν,
καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο· τοὶ δὲ κατ' αὐτὰς
ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν·
αἶψα δ' ἐπ' αἴαντα προΐει κήρυκα θοώτην·
ἔρχεο δῖε θοῶτα, θέων αἴαντε κάλεσσον,
ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κ' ὄχ' ἄριστον ἁπάντων
εἴη· ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος·
ὧδε γὰρ ἔβρισαν λυκίων ἀγοί, οἳ τὸ πάρος περ
ζαχρηεῖς· τελέθουσι κατὰ κρατερὰς ὑσμίνας·
εἰ δέ σφι καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν·
ἀλλά περ οἶος ἴτω τελαμώνιος ἄλκιμος αἴας·
καί οἱ τεῦκρος ἅμ' ἑπέσθω τόξων εὖ εἰδώς·
Ὣς ἔφατ'· οὐδ' ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας·
βῆ δὲ θέειν παρὰ τεῖχος ἀχαιῶν χαλκοχιτώνων·
στῆ δὲ παρ' αἰάντεσσι κιών· εἶθαρ δὲ προσηύδα·
Αἴαντ' ἀργείων ἡγήτορε χαλκοχιτώνων·
ἠνώγει πετεῶο διοτρεφέος φίλος υἱός·
κεῖσ' ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον·
ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κ' ὄχ' ἄριστον ἁπάντων

εἴη· ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος.
ὧδε γὰρ ἔβρισαν λυκίων ἀγοί, οἳ τὸ πάρος περ,
ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
εἰ δέ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν
ἀλλά περ οἶος ἴτω τελαμώνιος ἄλκιμος αἴας.
καί οἱ τεῦκρος ἅμ' ἑσπέσθω τόξων εὖ εἰδώς.
Ὣς ἔφατ', οὐδ' ἀπίθησε μέγας τελαμώνιος αἴας.
αὐτίκ' ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα·
αἶαν· σφῶϊ μὲν αὖθι σὺ καὶ ὁ κρατερὸς λυκομήδης,
ἑσταότες δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι.
αὐτὰρ ἐγὼ κεῖσ' εἶμι καὶ ἀντιόω πολέμοιο·
αἶψα δ' ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπαμύνω.
Ὣς ἄρα φωνήσας ἀπέβη τελαμώνιος αἴας
καί οἱ τεῦκρος ἅμ' ἤϊε κασίγνητος καὶ ὄπατρος
τοῖς δ' ἅμα πανδίων τεύκρου φέρε καμπύλα τόξα,
εὖτε μενεσθῆος μεγαθύμου πύργον ἵκοντο·
τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δ' ἵκοντο.
οἱ δ' ἐπ' ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι,
ἴφθιμοι λυκίων ἡγήτορες ἠδὲ μέδοντες.
σὺν δ' ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δ' ἀϋτή.
αἴας δὲ πρῶτος τελαμώνιος ἄνδρα κατέκτα,
σαρπήδοντος ἑταῖρον ἐπικλῆα μεγάθυμον
μαρμάρῳ ὀκριόεντι βαλών, ὅρα τείχεος ἐντός
κεῖτο μέγας παρ' ἔπαλξιν ὑπέρτατος· οὐδέ κε μιν ῥέα
χερσὶν ἐπ' ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλ' ἡβῶν.
οἷοι νῦν βροτοί εἰσ'· ὁ δ' ἄρ' ὑψόθεν ἔμβαλ' ἀείρας·
θλάσε δὲ τετράφαλον κυνέην· σὺν δ' ὀστέ' ἄραξε·
πάντ' ἄμυδις κεφαλῆς· ὁ δ' ἄρ' ἀρνευτῆρι ἐοικώς·
κάππεσ' ἀφ' ὑψηλοῦ πύργου, λίπε δ' ὀστέα θυμός.
τεῦκρος δὲ γλαῦκον κρατερὸν παῖδ' ἱππολόχοιο,
ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο.

ἦ ῥ' ἴδε γυμνωθέντα βραχίονα· παῦσε δὲ χάρμης·
ἂψ δ' ἀπὸ τείχεος ἆλτο λαθών· ἵνα μή τις ἀχαιῶν
βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτ' ἐπέεσσι·
σαρπήδοντι δ' ἄχος γένετο, γλαύκου ἀπιόντος·
αὐτίκ' ἐπεί τ' ἐνόησεν ὅμως δ' οὐ λήθετο χάρμης·
ἀλλ' ὅγε θεστορίδην ἀλκμάονα δουρὶ τυχήσας
νύξ', ἐκ δ' ἔσπασεν ἔγχος· ὁ δ' ἑσπόμενος πέσε δουρὶ
πρηνής· ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ·
σαρπηδὼν δ' ἄρ' ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν·
ἕλχ'· ἡ δ' ἕσπετο πᾶσα διαμπερές· αὐτὰρ ὕπερθεν
τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον·
τὸν δ' αἴας καὶ τεῦκρος ὁμαρτήσανθ' ὁ μὲν ἰῷ
βεβλήκει τελαμῶνα περὶ στήθεσφι φαεινόν·
ἀσπίδος ἀμφιβρότης· ἀλλὰ ζεὺς κῆρας ἄμυνε
παιδὸς ἑοῦ· μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·
αἴας δ' ἀσπίδα νύξεν ἐπάλμενος οὐδὲ διαπρὸ,
ἤλυθεν ἐγχείη· στυφέλιξε δέ μιν μεμαῶτα·
χώρησεν δ' ἄρα τυτθὸν ἐπάλξιος, οὐδ' ὅγε πάμπαν
χάζετ' ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι·
κέκλετο δ' ἀντιθέοισιν ἑλιξάμενος λυκίοισιν·
ὦ λύκιοι· τί τ' ἄρ' ὧδε μεθίετε θούριδος ἀλκῆς·
ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι·
μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον·
ἀλλ' ἐφομαρτεῖτον· πλεόνων δέ τοι ἔργον ἄμεινον·
Ὣς ἔφαθ' οἱ δὲ ἄνακτος ὑποδδείσαντες ὁμοκλὴν,
μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα·
ἀργεῖοι δ' ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας·
τείχεος ἔντοσθεν· μέγα δέ σφισι φαίνετο ἔργον·
οὔτε γὰρ ἴφθιμοι λύκιοι δαναῶν ἐδύναντο
τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον·
οὔτε ποτ' αἰχμηταὶ δαναοὶ λυκίους ἐδύναντο

τεῖχος ἀπώσασθαι· ἐπεὶ τὰ πρῶτα πέλασθεν·
ἀλλ' ὥς τ' ἀμφ' οὔροισι δύ' ἀνέρε δηριάασθον
μέτρ' ἐν χερσὶν ἔχοντε ἐπιξύνῳ ἐν ἀρούρῃ·
ὥτ' ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,
ὣς ἄρα τοὺς, διέεργον ἐπάλξιες· οἱ δ' ὑπὲρ αὐτέων
δηίουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας·
ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα·
πολλοὶ δ' οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ·
ἠμὲν ὅτῳ στρεφθέντι μετάφρενα γυμνωθείη
μαρναμένων· πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς·
πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες, αἵματι φωτῶν
ἐρράδατ' ἀμφοτέρωθεν ἀπὸ τρώων καὶ ἀχαιῶν·
ἀλλ' οὐδ' ὧς ἐδύναντο φόβον ποιῆσαι ἀχαιῶν·
ἀλλ' ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής·
ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει·
ἰσάζουσ' ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται·
ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πόλεμός τε.
πρίν γ' ὅτε δὴ ζεὺς κῦδος ὑπέρτερον ἕκτορι δῶκε
πριαμίδῃ· ὃς πρῶτος ἐσήλατο τεῖχος ἀχαιῶν·
ἤϋσεν δὲ διαπρύσιον τρώεσσι γεγωνώς·
ὄρνυσθ' ἱππόδαμοι τρῶες, ῥήγνυσθε δὲ τεῖχος
ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ·
Ω ὣς φάτ' ἐποτρύνων· οἱ δ' οὔασι πάντες ἄκουον·
ἴθυσαν δ' ἐπὶ τεῖχος ἀολλέες· οἱ μὲν ἔπειτα
κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ' ἔχοντες·
ἕκτωρ δ' ἁρπάξας λᾶαν φέρεν ὅς ῥα πυλάων
ἑστήκει πρόσθεν πρυμνὸς παχύς· αὐτὰρ ὕπερθεν,
ὀξὺς ἔην· τὸν δ' οὔ κε δύ' ἀνέρε δήμου ἀρίστω·
ῥηϊδίως ἐπ' ἄμαξαν ἀπ' οὔδεος ὀχλίσειαν
οἷοι νῦν βροτοί εἰσ'· ὁ δέ μιν ῥέα πάλλε καὶ οἷος
τόν οἱ ἐλαφρὸν ἔθηκε κρόνου πάϊς ἀγκυλομήτεω·

ὡς δ' ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς
χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον δέ μιν ἄχθος ἐπείγει,
ὣς ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας·
αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας
δικλίδας ὑψηλάς· δοιοὶ δ' ἔντοσθεν ὀχῆες
εἶχον ἐπημοιβοί· μία δὲ κληῒς ἐπαρήρει·
στῆ δὲ μάλ' ἐγγὺς ἰὼν καὶ ἐρεισάμενος βάλε μέσσας
εὖ διαβάς, ἵνα μή οἱ, ἀφαυρότερον βέλος εἴη·
ῥῆξε δ' ἀπ' ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω
βριθοσύνῃ· μέγα δ' ἀμφὶ πύλαι μύκον· οὐδ' ἄρ' ὀχῆες
ἐσχεθέτην· σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη,
λᾶος ὑπαὶ ῥιπῆς· ὃ δ' ἄρ' ἔσθορε φαίδιμος ἕκτωρ,
νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ
σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ· δοιὰ δὲ χερσὶ
δοῦρ' ἔχεν· οὐκ ἄντις μιν ἐρυκάκοι ἀντιβολήσας
νόσφι θεῶν ὅτ' ἐσᾶλτο πύλας, πυρὶ δ' ὄσσε δεδήει·
κέκλετο δὲ τρώεσσιν ἑλιξάμενος καθ' ὅμιλον,
τεῖχος ὑπερβαίνειν· τοὶ δ' ὀτρύνοντι πίθοντο·
αὐτίκα δ' οἱ μὲν τεῖχος ὑπέρβασαν· οἱ δὲ, κατ' αὐτὰς
ποιητὰς ἐσέχυντο πύλας· δαναοὶ δ' ἐφόβηθεν,
νῆας ἀνὰ γλαφυράς· ὅμαδος δ' ἀλίαστος ἐτύχθη·

ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Ν. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

π Οσειδῶν νικωμένους ἐλεῶν τοὺς ἕλληνας, ὁμοιοῦται τῷ κάλχαντι· καὶ ἀμφοτέρους τοὺς αἴαντας παρορμᾷ· ἔπειτα δὲ καὶ τοὺς ἄλλους· μετὰ ταῦτα ἰδομενεὺς ἀριστεύει· καὶ ἀναιρεῖ ὀθρυονέα, καί τινας ἄλλους· πολλοὶ δὲ αὐτῶν ἀναιροῦνται· τιτρώσκονται δὲ δηΐφοβος, καὶ ἕλενος· τοὺς δὲ ὑπηκόους συναγαγὼν, ἕκτωρ ἐπάγει τοῖς πολεμίοις καὶ μεγάλως ἀμφοτέρωθεν ἀναιροῦνται·

ΙΛΙΑΔΟΣ. Ν. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ

Νῦ δὲ ποσειδάων δαναοῖς κράτος ὤπασε λάθρῃ.

ζ Εὺς δ' ἐπεὶ οὖν τρῶάς τε, καὶ ἕκτορα
νηυσὶ πέλασεν
τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τ' ἐχέ-
μεν καὶ ὀϊζύν·
νωλεμέως· αὐτὸς δὲ πάλιν τρέπεν
ὄσε φαεινώ·
νόσφιν ἐφ' ἱπποπόλων θρηικῶν καθορώμενος αἶαν
μυσῶν τ' ἀγχεμάχων· καὶ ἀγαυῶν ἱππημολγῶν·
γλακτοφάγων ἀβίων τε, δικαιοτάτων ἀνθρώπων·
ἐς τροίην δ' οὐ πάμπαν ἔτι τρέπεν ὄσε φαεινώ·
οὐ γὰρ ὅ γ' ἀθανάτων τιν' ἐέλπετο, ὃν κατὰ θυμὸν
ἐλθόντ' ἢ τρώεσιν ἀρηξέμεν ἢ δαναοῖσιν·
οὐδ' ἀλασκοπιὴν εἶχε κρείων ἐνοσίχθων·
καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε,
ὑψοῦ ἐπ' ἀκροτάτης κορυφῆς σάμου ὑληέσης
θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν ἴδη·
φαίνετο δὲ πριάμοιο πόλις καὶ νῆες ἀχαιῶν·
ἔνθ' ἄρ' ὅ γ' ἐξ ἁλὸς ἕζετ' ἰών· ἐλέαιρε δ' ἀχαιοὺς
τρωσὶν δαμναμένους· διὶ δὲ κρατερῶς ἐνεμέσα·
αὐτίκα δ' ἐξ ὄρεος κατεβήσατο παιπαλόεντος,
κραιπνὰ ποσὶ προβιβάς· τρέμε δ' οὔρεα μακρὰ καὶ ὕλη,
ποσὶν ὑπ' ἀθανάτοισι ποσειδάωνος ἰόντος·
τρὶς μὲν ὀρέξατ' ἰών· τὸ δὲ τέτρατον, ἵκετο τέκμωρ
αἰγάς· ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης
χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί·

ἔνθ' ἐλθὼν ὑπ' ὄχεσφι τιτύσκετο χαλκόποδ' ἵππω
ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε·
χρυσὸν δ' αὐτὸς ἔδυνε περὶ χροῒ· γέντο δ' ἱμάσθλην
χρυσείην εὔτυκτον· ἑοῦ δ' ἐπεβήσετο δίφρου·
βῆ δ' ἐλάαν ἐπὶ κύματ'· ἄταλλε δὲ κήτε' ὑπ' αὐτοῦ
πάντοθεν ἐκ κευθμῶν· οὐδ' ἠγνοίησεν ἄνακτα·
γηθοσύνῃ δὲ θάλασσα διΐστατο· τοὶ δ' ἐπέτοντο
ῥίμφα μάλ'· οὐδ' ὑπένερθε διαίνετο χάλκεος ἄξων·
τὸν δ' ἐς ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι·
ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης·
μεσσηγὺς τενέδοιο καὶ ἴμβρου παιπαλοέσσης·
ἔνθ' ἵππους ἔστησε ποσειδάων ἐνοσίχθων,
λύσας ἐξ ὀχέων παρὰ δ' ἀμβρόσιον βάλεν εἶδαρ
ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας
ἀρρήκτους ἀλύτους· ὄφρ' ἔμπεδον αὖθι μένοιεν·
νοστήσαντα ἄνακτα· ὁ δ' ἐς στρατὸν ᾤχετ' ἀχαιῶν·
τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ·
ἕκτορι πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο·
ἄβρομοι, αὐΐαχοι· ἔλποντο δὲ νῆας ἀχαιῶν
αἱρήσειν· κτενέειν δὲ παρ' αὐτόφι πάντας ἀχαιούς·
ἀλλὰ ποσειδάων γαιήοχος ἐννοσίγαιος,
ἀργείους ὤτρυνε βαθείης ἐξ ἁλὸς ἐλθών·
εἰσάμενος κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν·
αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·
Αἴαντε σφὼ μέν κε σαώσετε λαὸν ἀχαιῶν·
ἀλκῆς μνησαμένω μὴ δὲ κρυεροῖο φόβοιο·
ἄλλῃ μὲν γὰρ ἔγωγ' οὐ δείδια χεῖρας ἀάπτους
τρώων· οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ·
ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες ἀχαιοί·
τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν·

ἧ ῥ' ὅ γ' ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει
ἕκτωρ· ὃς διὸς εὔχετ' ἐρισθενέος πάϊς εἶναι·
σφῶϊν δ' ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν,
αὐτώ θ' ἑστάμεναι κρατερῶς, καὶ ἀνωγέμεν ἄλλους·
τῷ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτ' ἀπὸ νηῶν
ὠκυπόρων· εἰ καί μιν ὀλύμπιος αὐτὸς ἐγείρει·
ἦ· καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος
ἀμφοτέρω κεκοπὼς πλῆσεν μένεος κρατεροῖο·
γυῖα δ' ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν·
αὐτὸς δ' ὥστ' ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,
ὅς ῥά τ' ἀπ' αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς·
ὁρμήσει πεδίοιο διώκειν ὄρνεον ἄλλο·
ὣς ἀπὸ τῶν ἤϊξε ποσειδάων ἐνοσίχθων·
τοῖιν δ' ἔγνω πρόσθεν ὀϊλῆος ταχὺς αἴας·
αἶψα δ' ἄρ' αἴαντα προσέφη τελαμώνιον υἱόν·
Αἶαν· ἐπεί τις νῶϊ θεῶν οἱ ὄλυμπον ἔχουσι
μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,
οὐδ' ὅγε κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής·
ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων
ῥεῖ' ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·
καὶ δ' ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι
μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι·
μαιμώωσι δ' ἔνερθε πόδες καὶ χεῖρες ὕπερθεν·
Τὸν δ' ἀπαμειβόμενος προσέφη τελαμώνιος αἴας·
οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι
μαιμῶσιν· καί μοι μένος ὤρορε· νέρθε δὲ ποσσὶν
ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος,
ἕκτορι πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι·
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
χάρμῃ γηθόσυνοι· τήν σφιν θεὸς ἔμβαλε θυμῷ·

τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν ἀχαιοὺς
οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ·
τῶν ῥ' ἅμα τ' ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο·
καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι
τρῶας· τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ·
τοὺς οἵ γ' εἰσορόωντες ὑπ' ὀφρύσι δάκρυα λεῖβον·
οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπ' ἐκ κακοῦ, ἀλλ' ἐνοσίχθων
ῥεῖα μετεισάμενος κρατερὰς ὤτρυνε φάλαγγας·
τεῦκρον ἐπὶ πρῶτον καὶ λήϊτον ἦλθε κελεύων·
πηνέλεών θ' ἥρωα· θόαντά τε· δηΐπυρόν τε,
μηριόνην τε καὶ ἀντίλοχον μήστωρας ἀϋτῆς·
τοὺς ὅ γ' ἐποτρύνων· ἔπεα πτερόεντα προσηύδα·
Αἰδὼς ἀργεῖοι κοῦροι νέοι· ὔμμιν ἔγωγε
μαρναμένοισι· πέποιθα σαωσέμεναι νέας ἁμάς·
εἰ δ' ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο
νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ τρώεσσι δαμῆναι·
ὢ πόποι, ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι
δεινόν· ὃ οὔ ποτ' ἔγωγε τελευτήσεσθαι ἔφασκον,
τρῶας ἐφ' ἡμετέρας ἰέναι νέας· οἳ τὸ πάρος περ
φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν· αἵ τε καθ' ὕλην
θώων, πορδαλίων τε· λύκων τ' ἤϊα πέλονται,
αὔτως ἠλάσκουσαι ἀνάλκιδες οὐδ' ἔπι χάρμη·
ὣς τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας ἀχαιῶν·
μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον οὐδ' ἠβαιόν·
νῦν δ' ἕκαθεν πόλιος· κοίλῃς ἐπὶ νηυσὶ μάχονται
ἡγεμόνος κακότητι, μεθημοσύνῃσί τε λαῶν·
οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι
νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀν' αὐτάς·
ἀλλ' εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν
ἥρως ἀτρεΐδης εὐρυκρείων ἀγαμέμνων,

οὕνεκ᾽ ἀπητίμησε ποδώκεα πηλεΐωνα,
ἡμέας γ᾽ οὔπως ἔστι μεθιέμεναι πολέμοιο,
ἀλλ᾽ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.
ὑμεῖς δ᾽ οὐκέτι καλὰ μεθίετε θούριδος ἀλκῆς,
πάντες ἄριστοι ἐόντες ἀνὰ στρατὸν, οὐδ᾽ ἂν ἔγωγε
ἀνδρὶ μαχεσαίμην, ὅς τις πολέμοιο μεθείη
λυγρὸς ἐών. ὑμῖν δὲ νεμεσῶμαι περὶ κῆρι.
ὦ πέπονες· τάχα δή τι κακὸν ποιήσετε μεῖζον,
τῇ δὲ μεθημοσύνῃ, ἀλλ᾽ ἐν φρεσὶ θέσθε ἕκαστος
αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.
ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς, πολεμίζει
καρτερός· ἔρρηξε δὲ πύλας καὶ μακρὸν ὀχῆα.
ὣς ῥα κελευτιόων, γαιήοχος ὦρσεν ἀχαιούς·
ἀμφὶ δ᾽ ἄρ᾽ αἴαντας δοιοὺς ἵσταντο φάλαγγες
καρτεραὶ ἃς, οὔτ᾽ ἄν κεν ἄρης ὀνόσαιτο μετελθὼν,
οὔτε κ᾽ ἀθηναίη λαοσσόος. οἱ γὰρ ἄριστοι
κριθέντες, τρῶάς τε καὶ ἕκτορα δῖον ἔμιμνον,
φράξαντες δόρυ δουρὶ, σάκος σάκεϊ προθελύμνῳ·
ἀσπὶς ἄρ᾽ ἀσπίδ᾽ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ᾽ ἀνήρ·
ψαῦον δ᾽ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
νευόντων· ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν,
ἔγχεα δ᾽ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν
σειόμεν᾽· οἱ δ᾽ ἰθὺς φρόνεον· μέμασαν δὲ μάχεσθαι·
τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δ᾽ ἄρ᾽ ἕκτωρ
ἀντικρὺ μεμαὼς ὀλοοίτροχος ὣς ἀπὸ πέτρης·
ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάῤῥοος ὤσῃ.
ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης
ὕψι τ᾽ ἀναθρώσκων πέτεται· κτυπέει δέ θ᾽ ὑπ᾽ αὐτοῦ
ὕλη, ὁ δ᾽ ἀσφαλέως θέει ἔμπεδον ὄφρ᾽ ἂν ἵκηται
ἰσόπεδον, τότε δ᾽ οὔτι κυλίνδεται ἐσσύμενός περ,

ὣς ἕκτωρ ἧος μὲν ἀπείλει μέχρι θαλάσσης,
ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας ἀχαιῶν
κτείνων· ἀλλ' ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι,
στῆ ῥα μάλ' ἐγχριμφθείς· οἱ δ' ἀντίοι υἷες ἀχαιῶν,
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν,
ὦσαν ἀπὸ σφείων· ὁ δὲ χασσάμενος πελεμίχθη·
ἤϋσεν δὲ διαπρύσιον τρώεσσι γεγωνώς·
Τ ρῶες καὶ λύκιοι, καὶ δάρδανοι ἀγχιμαχηταὶ
παρμένετ'· οὔτι δηρὸν ἐμὲ σχήσουσιν ἀχαιοί·
καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες·
ἀλλ' ὀΐω χάσσονται ὑπ' ἔγχεος· εἰ ἐτεόν με
ὦρσε θεῶν ὤριστος ἐρίγδουπος πόσις ἥρης·
Ω ς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου·
δηΐφοβος δ' ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει
πριαμίδης· πρόσθεν δ' ἔχεν ἀσπίδα πάντοσε ἴσην,
κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων·
μηριόνης δ' αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ·
καὶ βάλεν· οὐδ' ἀφάμαρτε κατ' ἀσπίδα πάντοσε ἴσην
ταυρείην· τῆς δ' οὔτι διήλασεν ἀλλὰ πολὺ πρὶν
ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· δηΐφοβος δὲ·
ἀσπίδα ταυρείην σχέθ' ἀπὸ ἕο· δεῖσε δὲ θυμῷ
ἔγχος μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γ' ἥρως
ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο· χώσατο δ' αἰνῶς
ἀμφότερον· νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.
βῆ δ' ἰέναι παρά τε κλισίας καὶ νῆας ἀχαιῶν
οἰσόμενος δόρυ μακρὸν· ὅ οἱ κλισίηφι λέλειπτο·
οἱ δ' ἄλλοι μάρναντο· βοὴ δ' ἄσβεστος ὀρώρει·
τεῦκρος δὲ πρῶτος τελαμώνιος ἄνδρα κατέκτα
ἴμβριον αἰχμητὴν πολυΐππου μέντορος υἱόν·
ναῖε δὲ πήδαιον πρὶν ἐλθεῖν υἷας ἀχαιῶν·

κούρην δὲ πριάμοιο νόθην ἔχε μηδεσικάστην·
αὐτὰρ ἐπεὶ δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι·
ἂψ ἐς ἴλιον ἦλθε μετέπρεπε δὲ τρώεσσι·
ναῖε δὲ πὰρ πριάμῳ ὁ δέ μιν τίεν ἶσα τέκεσσι·
τόν ῥ' υἱὸς τελαμῶνος ὑπ' οὔατος ἔγχει μακρῷ
νύξ'· ἐκ δ' ἔσπασεν ἔγχος· ὁ δ' αὖτ' ἔπεσεν μελίη ὥς·
ἥ τ' ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο
χαλκῷ τεμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ,
ὣς πέσεν· ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ·
τεῦκρος δ' ὡρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·
ἕκτωρ δ' ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ·
ἀλλ' ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
τυτθόν· ὁ δ' ἀμφίμαχον κτεάτου υἷ' ἀκτορίωνος,
νισσόμενον πόλεμόνδε κατὰ στῆθος βάλε δουρί·
δούπησεν δὲ πεσών· ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ·
ἕκτωρ δ' ὡρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν·
κρατὸς ἀφαρπάξαι μεγαλήτορος ἀμφιμάχοιο·
αἴας δ' ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ
ἕκτορος· ἀλλ' οὔ πῃ χροὸς εἴσατο· πᾶς δ' ἄρα χαλκῷ
σμερδαλέῳ κεκάλυφθ'· ὁ δ' ἄρ' ἀσπίδος ὀμφαλὸν οὖτα·
ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὁ δὲ χάσσατ' ὀπίσσω·
νεκρῶν ἀμφοτέρων· τοὺς δ' ἐξείρυσαν ἀχαιοί
ἀμφίμαχον μὲν ἄρα στίχιος δῖός τε μενεσθεύς·
ἀρχοὶ ἀθηναίων κόμισαν μετὰ λαὸν ἀχαιῶν·
ἴμβριον αὖτ' αἴαντε μεμαῶτε θούριδος ἀλκῆς,
ὥς τε δύ' αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων·
ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνά·
ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε·
ὣς ῥα τὸν ὑψοῦ ἔχοντε δύω αἴαντε κορυστὰ
τεύχεα συλήτην· κεφαλὴν δ' ἁπαλῆς ἀπὸ δειρῆς

κόψεν ὀϊλιάδης κεχολωμένος ἀμφιμάχοιο·
ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος δι' ὁμίλου·
ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι·
καὶ τότε δὴ περὶ κῆρι ποσειδάων ἐχολώθη,
υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι·
βῆ δ' ἰέναι παρά τε κλισίας καὶ νῆας ἀχαιῶν·
ὀτρυνέων δαναούς· τρώεσσι δὲ κήδε' ἔτευχεν·
ἰδομενεὺς δ' ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν,
ἐρχόμενος παρ' ἑταίρου ὅ οἱ νέον ἐκ πολέμοιο
ἦλθε κατ' ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ·
τὸν μὲν ἑταῖροι ἔνεικαν· ὃ δ' ἰητροῖς ἐπιτείλας,
ἤϊεν ἐκ κλισίης· ἔτι γὰρ πολέμοιο μενοίνα
ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων,
εἰσάμενος φθογγὴν ἀνδραίμονος υἷι θόαντι·
ὃς πάσῃ πλευρῶνι καὶ αἰπεινῇ καλυδῶνι·
αἰτωλοῖσιν ἄνασσε, θεὸς δ' ὡς τίετο δήμῳ·

Ι δομενεῦ κρητῶν βουληφόρε, ποῦ τοι ἀπειλαὶ
οἴχονται· τὰς τρωσὶν ἀπείλεον υἷες ἀχαιῶν;

Τ όν δ' αὖτ' ἰδομενεὺς κρητῶν ἀγὸς ἀντίον ηὔδα·
ὦ θόαν· οὔτις ἀνὴρ νῦν αἴτιος ὅσον ἔγωγε
γινώσκω· πάντες γὰρ ἐπιστάμεθα πολεμίζειν·
οὔτέ τινα δέος ἴσχει ἀκήριον, οὔτε τις ὄκνῳ
εἴκων, ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω
μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ κρονίωνι,
νωνύμνους ἀπολέσθαι ἀπ' ἄργεος ἐνθάδ' ἀχαιούς·
ἀλλὰ θόαν καὶ γὰρ τὸ πάρος μενεδήιος ἦσθα·
ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι,
τῷ νῦν μή τ' ἀπόληγε, κέλευέ τε φωτὶ ἑκάστῳ·

Τ όν δ' ἠμείβετ' ἔπειτα ποσειδάων ἐνοσίχθων·
ἰδομενεῦ· μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν

ἐκ τροίης ἀλλ' αὖθι κυνῶν μέλπηθρα γένοιτο·
ὅς τις ἐπ' ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι·
ἀλλ' ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δ' ἅμα χρὴ
σπεύδειν, αἴ κ' ὄφελός τι γενώμεθα καὶ δύ' ἐόντε·
συμφερτὴ δ' ἀρετὴ πέλει ἀνδρῶν, καὶ μάλα λυγρῶν·
νῶϊ δὲ καί κ' ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι·
Ὣς εἰπὼν· ὁ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν··
ἰδομενεὺς δ' ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε,
δύσετο τεύχεα καλὰ περὶ χροῒ, γέντο δὲ δοῦρε·
βῆ δ' ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε κρονίων
χειρὶ λαβὼν ἐτίναξεν ἀπ' αἰγλήεντος ὀλύμπου·
δεικνὺς σῆμα βροτοῖσιν, ἀρίζηλοι δέ οἱ αὐγαί·
ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος·
μηριόνης δ' ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν,
ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει
οἰσόμενος· τὸν δὲ προσέφη σθένος ἰδομενῆος·
Μηριόνη μόλου υἱὲ πόδας ταχὺ φίλταθ' ἑταίρων·
τίπτ' ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;
ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή·
ἠέ τευ ἀγγελίης μετ' ἔμ' ἤλυθες· οὐδέ τοι αὐτὸς
ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι· ἀλλὰ μάχεσθαι·
Τὸν δ' αὖ μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
ἰδομενεῦ κρητῶν βουληφόρε χαλκοχιτώνων,
ἔρχομαι ἔτι τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται,
οἰσόμενος· τόνυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον·
ἀσπίδα δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος·
Τὸν δ' αὖτ' ἰδομενεὺς κρητῶν ἀγὸς ἀντίον ηὔδα·
δούρατα δ' αἴ κ' ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις
ἑσταότ' ἐν κλισίῃ πρὸς ἐνώπια παμφανίωντα
τρώϊα· τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω

ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν·
τῷ μοι δοῦρά τ' ἔνεστι καὶ ἀσπίδες ὀμφαλόεσσαι,
καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες·
Τὸν δ' αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ,
πόλλ' ἔναρα Τρώων· ἀλλ' οὐ σχεδόν ἐστιν ἑλέσθαι·
οὐδὲ γὰρ οὐδ' ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς·
ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν
ἵσταμαι· ὁππότε νεῖκος ὀρώρηται πολέμοιο·
ἄλλον πού τινα μᾶλλον ἀχαιῶν χαλκοχιτώνων·
λήθω μαρνάμενος· σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω·
Τὸν δ' αὖτ' ἰδομενεὺς κρητῶν ἀγὸς ἀντίον ηὔδα·
οἶδ' ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι·
εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι
ἐς λόχον· ἔνθα μάλιστ' ἀρετὴ διαείδεται ἀνδρῶν·
ἔνθ' ὅ τε δειλὸς ἀνὴρ, ὅς τ' ἄλκιμος ἐξεφαάνθη·
τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ
οὐδέ οἱ ἀτρέμας ἧσθαι· ἐρητύετ' ἐν φρεσὶ θυμός·
ἀλλὰ μετοκλάζει· καὶ ἐπ' ἀμφοτέρους πόδας ἵζει·
ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει
κῆρας ὀϊομένῳ· πάταγος δέ τε γίνετ' ὀδόντων·
τοῦ δ' ἀγαθοῦ, οὔτ' ἂρ τρέπεται χρὼς οὔτέ τι λίην
ταρβεῖ· ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν·
ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ·
οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο·
εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης,
οὐκ ἂν ἐν αὐχέν' ὄπισθε πέσοι βέλος οὐδ' ἐνὶ νώτῳ·
ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε
πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.
ἀλλ' ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς

ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·
ἀλλὰ σύ γε κλισίηνδε κιὼν ἕλευ ὄβριμον ἔγχος.
Ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος ἄρηϊ
καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος·
βῆ δὲ μετ' Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς·
οἷος δὲ βροτολοιγὸς ἄρης πόλεμόνδε μέτεισι·
τῷ δὲ φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς
ἕσπετο, ὅς τ' ἐφόβησε ταλάφρονά περ πολεμιστήν·
τὼ μὲν ἄρ' ἐκ θρῄκης ἐφύρους μετὰ θωρήσσεσθον,
ἠὲ μετὰ φλεγύας μεγαλήτορας· οὐδ' ἄρα τώγε
ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν,
τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν,
ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ·
τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·
Δευκαλίδη, πῇ τ' ἄρ μέμονας καταδῦναι ὅμιλον,
ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἢ ἀνὰ μέσσον,
ἢ ἐπ' ἀριστερόφιν· ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω
δεύεσθαι πολέμοιο κάρη κομόωντας ἀχαιούς·
Τὸν δ' αὖτ' Ἰδομενεὺς κρητῶν ἀγὸς ἀντίον ηὔδα·
νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι,
αἴαντές τε δύω, τεῦκρός θ', ὃς ἄριστος ἀχαιῶν
τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·
οἵ μιν ἄδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο
ἕκτορα πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν,
αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι,
κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους
νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε κρονίων
ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν·
ἀνδρὶ δέ κ' οὐκ εἴξειε μέγας τελαμώνιος αἴας,
ὃς θνητός τ' εἴη, καὶ ἔδοι δημήτερος ἀκτήν·

χαλκῷ τε ῥηκτός· μεγάλοισί τε χερμαδίοισιν·
οὐδ' ἂν ἀχιλλῆι ῥηξήνορι χωρήσειεν·
ἔν γ' αὐτοσταδίῃ, ποσὶ δ' οὔπως ἐστὶν ἐρίζειν·
νῶϊν δ' ὧδ' ἐπ' ἀριστερ' ἔχε στρατοῦ, ὄφρα τάχιστα
εἴδομεν, ἠέ τῳ εὖχος ὀρέξομεν· ἠέ τις ἡμῖν·
Ὣς φάτο· μηριόνης δὲ θοῷ ἀτάλαντος ἄρηι
ἦρχ' ἴμεν ὄφρ' ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει·
οἱ δ' ὡς ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν
αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι
κεκλόμενοι καθ' ὅμιλον, ἐπ' αὐτῷ πάντες ἔβησαν·
τῶν δ' ὁμὸν ἵστατο νεῖκος, ἐπὶ πρυμνῇσι νέεσσιν·
ὡς δ' ὅθ' ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι,
ἤματι τῷ· ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,
οἵ τ' ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὁμίχλην,
ὣς ἄρα τῶν ὁμόσ' ἦλθε μάχη· μέμασαν δ' ἐνὶ θυμῷ,
ἀλλήλους καθ' ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.
ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι
μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δ' ἄμερδεν
αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων
θωρήκων τε νεοσμήκτων· σακέων τε φαεινῶν·
ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη,
ὃς τότε γηθήσειεν ἰδὼν πόνον· οὐδ' ἀκάχοιτο·
τὼ δ' ἀμφὶς φρονέοντε δύω κρόνου υἷε κραταιὼ
ἀνδράσιν ἡρώεσσι τετεύχατον ἄλγεα λυγρά·
ζεὺς μὲν ἄρα τρώεσσι καὶ ἕκτορι βούλετο νίκην,
κυδαίνων ἀχιλῆα πόδας ταχύν· οὐδ' ὅγε πάμπαν
ἤθελε λαὸν ὀλέσθαι ἀχαιϊκὸν ἰλιόθι πρό·
ἀλλὰ θέτιν κύδαινε· καὶ υἷα καρτερόθυμον·
ἀργείους δὲ ποσειδάων ὀρόθυνε μετελθών,
λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα

τρωσὶν δαμναμένους· διὶ δὲ κρατερῶς ἐνεμέσσα·
ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ' ἴα πάτρη·
ἀλλὰ ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη·
τῷ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε·
λάθρῃ δ' αἰὲν ἔγειρε κατὰ στρατὸν, ἀνδρὶ ἐοικώς·
τὼ δ' ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο,
πεῖραρ ἐπαλλάξαντες, ἐπ' ἀμφοτέροισι τάνυσσαν.
ἄρρηκτόν τ' ἄλυτόν τε· τὸ πολλῶν γούνατ' ἔλυσεν·
ἔνθα μεσαιπόλιός περ ἐὼν δαναοῖσι κελεύσας,
ἰδομενεὺς τρώεσσιν ἐπάλμενος, ἐν φόβον ὦρσε·
πέφνε γὰρ ὀθρυονῆα καβησόθεν ἔνδον ἐόντα·
ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει·
ᾔτεε δὲ πριάμοιο θυγατρῶν εἶδος ἀρίστην·
κασσάνδρην ἀνάεδνον· ὑπέσχετο δὲ μέγα ἔργον,
ἐκ τροίης ἀέκοντας ἀπωσέμεν υἷας ἀχαιῶν·
τῷ δ' ὁ γέρων πρίαμος ὑπέσχετο· καὶ κατένευσε
δωσέμεναι· ὁ δὲ μάρναθ' ὑποσχεσίῃσι πιθήσας·
ἰδομενεὺς δ' αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ·
καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδ' ἤρκεσε θώρηξ
χάλκεος· ὃν φορέεσκε, μέσῃ δ' ἐν γαστέρι πῆξε·
δούπησε δὲ πεσών· ὁ δ' ἐπεύξατο φώνησέν τε·
ὀθρυονεῦ· περὶ δή σε βροτῶν αἰνίζομ' ἁπάντων·
εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσ' ὑπέστης
δαρδανίδῃ πριάμῳ· ὁ δ' ὑπέσχετο θυγατέρα ἥν·
καί κέ τοι ἡμεῖς ταῦτά γ' ὑποσχόμενοι τελέσαιμεν·
δοῖμεν δ' ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην,
ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν
ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον·
ἀλλ' ἕπευ, ὄφρ' ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν
ἀμφὶ γάμῳ· ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμέν·

Ὣς εἰπὼν ποδὸς εἷλκε κατὰ κρατερὴν ὑσμίνην·
ἥρως ἰδομενεύς· τῷ δ᾽ ἄσιος ἦλθεν ἀμύντωρ·
πεζὸς πρόσθ᾽ ἵππων· τὼ δὲ πνείοντε κατ᾽ ὤμων
αἰὲν ἔχ᾽ ἡνίοχος θεράπων· ὁ δὲ ἵετο θυμῷ,
ἰδομενῆα βαλεῖν· ὁ δέ μιν φθάμενος βάλε δουρὶ·
λαιμὸν ὑπ᾽ ἀνθερεῶνα· διαπρὸ δὲ χαλκὸν ἔλασσεν·
ἤριπε δ᾽ ὡς ὅτε τις δρῦς ἤριπεν· ἢ ἀχερωΐς,
ἠὲ πίτυς βλωθρὴ, τήν τ᾽ οὔρεσι τέκτονες ἄνδρες
ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·
ὣς ὁ πρόσθ᾽ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης·
ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας· ἃς πάρος εἶχεν·
οὐδ᾽ ὅγε τόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας
ἂψ ἵππους στρέψαι· τὸν δ᾽ ἀντίλοχος μενεχάρμης
δουρὶ μέσον περόνησε τυχών· οὐδ᾽ ἤρκεσε θώρηξ
χάλκεος· ὃν φορέεσκε, μέσῃ δ᾽ ἐν γαστέρι πῆξεν·
αὐτὰρ ὅγ᾽ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου·
ἵππους δ᾽ ἀντίλοχος μεγαθύμου νέστορος υἱὸς·
ἐξέλασε τρώων μετ᾽ ἐϋκνήμιδας ἀχαιούς·
δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν ἰδομενῆος
ἀσίου ἀχνύμενος καὶ ἀκόντισε δουρὶ φαεινῷ·
ἀλλ᾽ ὁ μὲν ἄντα ἰδὼν, ἠλεύατο χάλκεον ἔγχος
ἰδομενεύς· κρύφθη γὰρ ὑπ᾽ ἀσπίδι πάντοσ᾽ ἐΐσῃ·
τὴν ἄρ ὅγ᾽ ἐν ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ·
δινωτὴν φορέεσκε· δύω κανόνεσσ᾽ ἀραρυῖαν·
τῇ ὕπο πᾶς ἐάλη· τὸ δ᾽ ὑπέρπτατο χάλκεον ἔγχος·
καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν
ἔγχεος· οὐδ᾽ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν·
ἀλλ᾽ ἔβαλ᾽ ἱππασίδην ὑψήνορα ποιμένα λαῶν·
ἧπαρ ὑπὸ πραπίδων· εἶθαρ δ᾽ ὑπὸ γούνατ᾽ ἔλυσε·

δηΐφοβος δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
οὐ μὰν αὖτ' ἄτιτος κεῖται ἄσιος· ἀλλά ἕ φημὶ
εἰς ἀΐδός περ ἰόντα πυλάρταο κρατεροῖο
γηθήσειν κατὰ θυμόν· ἐπεί ῥά οἱ ὤπασα πομπόν.
Ὣς ἔφατ' ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο·
ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
ἀλλ' οὐδ' ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου·
ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε·
τὸν μὲν ἔπειθ' ὑποδύντε δύω ἐρίηρες ἑταῖροι·
μηκιστεὺς ἐχίοιο πάϊς καὶ δῖος ἀλάστωρ·
νῆας ἐπὶ γλαφυρὰς φερέτην βαρέα στενάχοντα·
ἰδομενεὺς δ' οὐ λῆγε μένος μέγα· ἵετο δ' αἰεί·
ἠέ τινα τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι·
ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν ἀχαιοῖς·
ἔνθ' αἰσυήταο διοτρεφέος φίλον υἱόν
ἥρω' ἀλκάθοον γαμβρὸς δ' ἦν ἀγχίσαο·
πρεσβυτάτην δ' ὤπυιε θυγατρῶν ἱπποδάμειαν·
τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ
ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο,
κάλλεϊ καὶ ἔργοισιν· ἰδὲ φρεσί· τοὔνεκα καί μιν
γῆμεν ἀνὴρ ὤριστος ἐνὶ τροίῃ εὐρείῃ·
τὸν τόθ' ὑπ' ἰδομενῆϊ ποσειδάων ἐδάμασσε·
θέλξας ὄσσε φαεινώ· πέδησε δὲ φαίδιμα γυῖα·
οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατ' οὔτ' ἀλέασθαι·
ἀλλ' ὥστε στήλην, ἢ δένδρεον ὑψιπέτηλον·
ἀτρέμας ἑσταότα, στῆθος μέσον οὔτασε δουρί·
ἥρως ἰδομενεύς· ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα
χάλκεον· ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον·
δὴ τότε γ' αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί,
δούπησεν δὲ πεσών· δόρυ δ' ἐν κραδίῃ ἐπεπήγει·

ἤρα δ' οἱ ἀσπαίρουσα, καὶ οὐρίαχον πελέμιζεν
ἔγχεος· ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος ἄρης.
ἰδομενεὺς δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
Δηΐφοβ', ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι,
τρεῖς ἑνὸς ἀντιπεφάσθαι· ἐπεὶ σύ περ εὔχεαι αὕτως.
δαιμόνι', ἀλλὰ καὶ αὐτὸς ἐναντίος ἵστασ' ἐμεῖο,
ὄφρα ἴδῃς, οἷος ζηνὸς γόνος ἐνθάδ' ἱκάνω.
ὃς πρῶτον μίνωα τέκε κρήτῃ ἐπίουρον·
μίνως δ' αὖ τέκεθ' υἱὸν ἀμύμονα δευκαλίωνα·
δευκαλίων δ' ἐμὲ τίκτε, πολέεσσ' ἄνδρεσσιν ἄνακτα,
κρήτῃ ἐν εὐρείῃ· νῦν δ' ἐνθάδε νῆες ἔνεικαν,
σοί τε κακὸν, καὶ πατρὶ, καὶ ἄλλοισι τρώεσσιν.
Ὣς φάτο· δηΐφοβος δὲ διάνδιχα μερμήριξεν
ἤ τινά που τρώων ἑταρίσσαιτο μεγαθύμων,
ἂψ ἀναχωρήσας· ἢ πειρήσαιτο καὶ οἶος.
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
βῆναι ἐπ' αἰνείαν· τὸν δ' ὕστατον εὗρεν ὁμίλου
ἑσταότ'· αἰεὶ γὰρ πριάμῳ ἐπεμήνιε δίῳ·
οὕνεκ' ἄρ' ἐσθλὸν ἐόντα μετ' ἀνδράσιν οὔτι τίεσκεν.
ἀγχοῦ δ' ἱστάμενος, ἔπεα πτερόεντα προσηύδα·
αἰνεία τρώων βουληφόρε, νῦν σε μάλα χρὴ,
γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.
ἀλλ' ἕπευ ἀλκάθοῳ ἐπαμύνομεν, ὅς σε πάρος περ
γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα,
τὸν δέ τοι ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.
Ὣς φάτο· τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινεν·
βῆ δὲ μετ' ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
ἀλλ' οὐκ ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,
ἀλλ' ἔμεν' ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθὼς,
ὅστε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν

χώρῳ ἐν οἰοπόλῳ· φρίσσει δέ τε νῶτον ὕπερθεν·
ὀφθαλμὼ δ' ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας
θήγει ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας·
ὣς μένεν ἰδομενεὺς δουρικλυτός, οὐδ' ὑπεχώρει
αἰνείαν ἐπιόντα βοηθόον· αὖε δ' ἑταίρους
ἀσκάλαφόν τ' ἐσορῶν ἀφαρῆά τε, δηΐπυρόν τε·
μηριόνην τε, καὶ ἀντίλοχον μήστωρας ἀϋτῆς·
τοὺς ὅ γ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
δεῦτε φίλοι καί μ' οἴῳ ἀμύνετε· δείδια δ' αἰνῶς
αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν·
ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·
καὶ δ' ἔχει ἥβης ἄνθος, ὅτε κράτος ἐστὶ μέγιστον·
εἰ γὰρ ὁμηλικίῃ γε γενοίμεθα τῷ δ' ἐνὶ θυμῷ·
αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος ἠὲ φεροίμην·
Ὣς ἔφαθ'· οἱ δ' ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες·
πλησίοι ἔστησαν σάκε' ὤμοισι κλίναντες·
αἰνείας δ' ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι·
δηΐφοβόν τε, πάριν τ' ἐσορῶν καὶ ἀγήνορα δῖον·
οἵ οἱ ἅμ' ἡγεμόνες τρώων ἔσαν· αὐτὰρ ἔπειτα
λαοὶ ἕπονθ' ὥσ τε μετὰ κτίλον ἔσπετο μῆλα·
πιόμεν' ἐκ βοτάνης· γάνυται δ' ἄρα τε φρένα ποιμήν·
ὣς αἰνείᾳ θυμὸς ἐνὶ στήθεσι γεγήθει·
ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ·
οἳ δ' ἀμφ' ἀλκαθόῳ αὐτοσχεδὸν ὡρμήθησαν·
μακροῖσι ξυστοῖσι· περὶ στήθεσι δὲ χαλκός·
σμερδαλέον κονάβιζε τιτυσκομένων καθ' ὅμιλον
ἀλλήλων· δύο δ' ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων·
αἰνείας τε καὶ ἰδομενεὺς ἀτάλαντοι ἄρηϊ·
ἵεντ' ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ·
αἰνείας δὲ πρῶτος ἀκόντισεν ἰδομενῆος·

αὐτὰρ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·
αἰχμὴ δ' αἰνείαο κραδαινομένη κατὰ γαίης,
ᾤχετ'· ἐπεί ῥ' ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν
ἰδομενεὺς δ' ἄρα οἰνόμαον βάλε γαστέρα μέσην·
ῥῆξε δὲ οἱ θώρηκος γύαλον· διὰ δ' ἔντερα χαλκὸς
ἤφυσ'· ὁ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ·
ἰδομενεὺς δ' ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος
ἐσπάσατ'· οὐδ' ἄρ ἔτ' ἄλλα δυνήσατο τεύχεα καλὰ
ὤμοιϊν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσιν·
οὐ γὰρ ἔτ' ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι·
οὔτ' ἄρ' ἐπαΐξαι μεθ' ἑὸν βέλος· οὔτ' ἀλέασθαι·
τῷ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ·
τρέσαι δ' οὐκέτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο·
τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ
δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί·
ἀλλ' ὅγε καὶ τόθ' ἅμαρτεν· ὁ δ' ἀσκάλαφον βάλε δουρὶ·
υἱὸν ἐνυαλίοιο· δι' ὤμου δ' ὄβριμον ἔγχος
ἔσχεν· ὁ δ' ἐν κονίῃσι πεσών· ἕλε γαῖαν ἀγοστῷ·
οὐδ' ἄρα πώ τι πέπυστο· βριήπυος ὄβριμος ἄρης,
υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ·
ἀλλ' ὅγ' ἄρ' ἄκρῳ ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσιν
ἧστο διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι
ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο·
οἱ δ' ἀμφ' ἀσκαλάφῳ αὐτοσχεδὸν ὡρμήθησαν·
δηΐφοβος μὲν ἀπ' ἀσκαλάφου πήληκα φαεινὴν
ἥρπασε· μηριόνης δὲ θοῷ ἀτάλαντος ἄρηϊ·
δουρὶ βραχίονα τύψεν ἐπάλμενος· ἐκ δ' ἄρα χειρὸς·
αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα·
μηριόνης δ' ἐξαῦτις ἐπάλμενος αἰγυπιὸς ὥς·
ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος·

ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο· τὸν δὲ πολίτης
αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας,
ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρ' ἵκεθ' ἵππους
ὠκέας· οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
ἕστασαν, ἡνίοχόν τε καὶ ἅρματα ποικίλ' ἔχοντες·
οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα
τειρόμενον· κατὰ δ' αἷμα νεουτάτου ἔρρεε χειρός·
οἱ δ' ἄλλοι μάρναντο· βοὴ δ' ἄσβεστος ὀρώρει·
αἰνέας δ' ἀφαρῆα καλητορίδην ἐπορούσας,
λαιμὸν τύψ' ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·
ἐκλίνθη δ' ἑτέρωσε κάρη· ἐπὶ δ' ἀσπὶς ἐάφθη
καὶ κόρυς· ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής·
ἀντίλοχος δὲ θόωνα μεταστρεφθέντα δοκεύσας
οὔτασ' ἐπαΐξας· ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν·
ἥ τ' ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν' ἱκάνει·
τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὁ δ' ὕπτιος ἐν κονίῃσι
κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας·
ἀντίλοχος δ' ἐπόρουσε καὶ αἴνυτο τεύχε' ἀπ' ὤμων
παπταίνων· τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος,
οὔταζον σάκος εὐρὺ παναίολον· οὐδὲ δύναντο
εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ
ἀντιλόχου· περὶ γάρ ῥα ποσειδάων ἐνοσίχθων,
νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν·
οὐ μὲν γάρ ποτ' ἄνευ δηΐων ἦν· ἀλλὰ κατ' αὐτοὺς
στρωφᾶτ'· οὐδέ οἱ ἔγχος ἔχ' ἀτρέμας· ἀλλὰ μάλ' αἰεὶ
σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν·
ἤ τευ ἀκοντίσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι·
ἀλλ' οὐ λῆθ' ἀδάμαντα τιτυσκόμενος καθ' ὅμιλον
ἀσιάδην· ὅς οἱ οὖτα σάκος μέσον ὀξέϊ χαλκῷ·
ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμήν·

κυανοχαῖτα ποσειδάων βιότοιο μεγήρας·
καὶ τὸ μὲν αὐτοῦ μεῖν' ὥστε σκῶλος πυρίκαυστος·
ἐν σάκει ἀντιλόχοιο· τὸ δ' ἥμισυ κεῖτ' ἐπὶ γαίης·
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων·
μηριόνης δ' ἀπιόντα μετασπόμενος βάλε δουρὶ·
αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ· ἔνθα μάλιστα
γίνετ' ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν·
ἔνθα οἱ ἔγχος ἔπηξεν· ὁ δ' ἑσπόμενος περὶ δουρὶ
ἤσπαιρ' ὡς ὅτε βοῦς, τόν τ' οὔρεσι βουκόλοι ἄνδρες
ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·
ὣς ὁ τυπεὶς ἤσπαιρε μίνυνθά περ οὔτι μάλα δήν·
ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ' ἐγγύθεν ἐλθὼν·
ἥρως μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε·
δηΐπυρον δ' ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην·
θρηϊκίῳ μεγάλῳ· ἀπὸ δὲ τρυφάλειαν ἄραξεν·
ἡ μὲν ἀποπλαγχθεῖσα, χαμαὶ πέσε, καί τις ἀχαιῶν·
μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·
τὸν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν·
ἀτρείδην δ' ἄχος εἷλε βοὴν ἀγαθὸν μενέλαον·
βῆ δ' ἐπαπειλήσας ἑλένῳ ἥρωϊ ἄνακτι·
ὀξὺ δόρυ κραδάων· ὁ δὲ τόξου πῆχυν ἄνελκε·
τὼ δ' ἄρ ὁμαρτήτην· ὁ μὲν ἔγχεϊ ὀξυόεντι·
ἵετ' ἀκοντίσαι· ὁ δ' ἀπὸ νευρῆφιν ὀϊστῷ·
πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ
θώρηκος γύαλον· ἀπὸ δ' ἔπτατο πικρὸς ὀϊστός·
ὡς δ' ὅτ' ἀπὸ πλατέος πτυόφιν μεγάλην κατ' ἀλωὴν
θρῴσκουσι κύαμοι μελανόχροες ἢ ἐρέβινθοι·
πνοιῇ ὑπὸ λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,
ὣς ἀπὸ θώρηκος μενελάου κυδαλίμοιο
πολλὸν ἀποπλαγχθεὶς· ἑκὰς ἔπτατο πικρὸς ὀϊστός·

ἀτρείδης δ' ἄρα χεῖρα βοὴν ἀγαθὸς μενέλαος·
τὴν βάλεν, ᾗ ῥ' ἔχε τόξον ἐΰξοον, ἐν δ' ἄρα τόξῳ,
ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος·
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων
χεῖρα παρακρεμάσας· τὸ δ' ἐφέλκετο χάλκεον ἔγχος·
καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος ἀγήνωρ·
αὐτὴν δὲ ξυνέδησεν ἐϋστρόφῳ οἰὸς ἀώτῳ
σφενδόνῃ· ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν·
πείσανδρος δ' ἰθὺς μενελάου κυδαλίμοιο,
ἤϊε. τὸν δ' ἄγε μοῖρα κακὴ, θανάτοιο τέλος δὲ·
σοὶ μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι·
οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
ἀτρείδης μὲν ἅμαρτε παρὰ δέ οἱ, ἐτράπετ' ἔγχος·
πείσανδρος δὲ σάκος μενελάου κυδαλίμοιο
οὔτασεν, οὐδὲ διὰ πρὸ, δυνήσατο χαλκὸν ἐλάσαι.
ἔσχετο γὰρ σάκος εὐρὺ, κατεκλάσθη δ' ἐνὶ καυλῷ
ἔγχος. ὁ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην·
ἀτρείδης δὲ ἐρυσάμενος ξίφος ἀργυρόηλον,
ἆλτ' ἐπὶ πεισάνδρῳ. ὁ δ' ὑπ' ἀσπίδος εἵλετο καλὴν
ἀξίνην εὔχαλκον, ἐλαΐνῳ ἀμφιπελέκκῳ,
μακρῷ ἐϋξέστῳ. ἅμα δ' ἀλλήλων ἐφίκοντο.
ἤτοι ὁ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης,
ἄκρον ὑπαὶ λόφον αὐτὸν ὁ δὲ προσιόντα μέτωπον,
ῥινὸς ὕπερ πυμάτης. λάκε δ' ὀστέα, τὼ δὲ οἱ ὄσσε
πὰρ ποσὶν αἱματόεντε χαμαὶ πέσον ἐν κονίῃσιν·
ἰδνώθη δὲ πεσὼν· ὁ δὲ λὰξ ἐν στήθεσι βαίνων,
τεύχεά τ' ἐξενάριξε, καὶ εὐχόμενος ἔπος ηὔδα,
λείψετέ θην οὕτω γε νέας δαναῶν ταχυπώλων.
τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς.
ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς.

ἣν ἐμὲ λωβήσασθαι κακαὶ κύνες· οὐδέ τι θυμῷ
ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν
ξεινίου· ὅς τε ποθ᾽ ὔμμι διαφθέρσει πόλιν αἰπήν·
οἵ μευ κουριδίην ἄλοχον, καὶ κτήματα πολλὰ
μὰψ οἴχεσθ᾽ ἀνάγοντες· ἐπεὶ φιλέεσθε παρ᾽ αὐτῇ·
νῦν αὖτ᾽ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι·
πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δ᾽ ἥρωας ἀχαιούς·
ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ ἄρηος·
ζεῦ πάτερ· ἦ τέ σε φασὶ περὶ φρένας ἔμμεναι ἄλλων
ἀνδρῶν ἠδὲ θεῶν, σέο δ᾽ ἐκ τάδε πάντα πέλονται·
οἷον δὴ ἄνδρεσσι, χαρίζεαι ὑβριστῇσι
τρωσίν· τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται
φυλόπιδος κορέσασθαι ὁμοιΐου πολέμοιο·
πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος,
μολπῆς τε γλυκερῆς· καὶ ἀμύμονος ὀρχηθμοῖο·
τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἶναι,
ἢ πολέμου· τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν·
Ὣς εἰπών· τὰ μὲν ἔντεα ἀπὸ χροὸς αἱματόεντα
συλήσας, ἑτάροισι δίδου μενέλαος ἀμύμων·
αὐτὸς δ᾽ αὖτ᾽ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη·
ἔνθα οἱ υἱὸς ἐπᾶλτο πυλαιμένεος βασιλῆος·
ἁρπαλίων· ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίζων
ἐς τροίην· οὐδ᾽ αὖτις ἀφίκετο πατρίδα γαῖαν,
ὅς ῥα τότ᾽ ἀτρείδαο μέσον σάκος οὔτασε δουρὶ
ἐγγύθεν· οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·
ἂψ δ᾽ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ ἀλεείνων·
πάντοσε παπταίνων, μή τις χρόα χαλκῷ ἐπαύρῃ·
μηριόνης δ᾽ ἀπιόντος ἵει χαλκήρε᾽ ὀϊστόν·
καί ῥ᾽ ἔβαλε γλουτὸν κατὰ δεξιόν· αὐτὰρ ὀϊστὸς·
ἀντικρὺ κατὰ κύστιν ὑπ᾽ ὀστέον ἐξεπέρησεν·

ἑζόμενος δὲ κατ' αὖθι φίλων ἐν χερσὶν ἑταίρων,
θυμὸν ἀποπνείων· ὥς τε σκώληξ ἐπὶ γαίῃ·
κεῖτο ταθείς· ἐκ δ' αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν·
τὸν μὲν παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο·
ἐς δίφρον δ' ἀνέσαντες ἄγον προτὶ ἴλιον ἱρήν·
ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων·
ποινὴ δ' οὔ τις παιδὸς ἐγίνετο τεθνειῶτος·
τοῦ δὲ πάρις, μάλα θυμὸν ἀποκταμένοιο χολώθη·
ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ παφλαγόνεσσι·
τοῦ ὅ γε χωόμενος προΐει χαλκήρε' ὀϊστόν·
ἦν δέ τις εὐχήνωρ πολυΐδου μάντιος υἱός·
ἀφνειός τ' ἀγαθός τε· κορινθόθι οἰκία ναίων·
ὅς ῥ' εὖ εἰδὼς κῆρ' ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·
πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς πολυΐδος·
νούσῳ ὑπ' ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν·
ἢ μετ' ἀχαιῶν νηυσὶν ὑπὸ τρώεσσι δαμῆναι·
τῷ ῥ' ἅμα τ' ἀργαλέην θωὴν ἀλέεινεν ἀχαιῶν·
νοῦσόν τε στυγερήν ἵνα μὴ πάθοι ἄλγεα θυμῷ·
τὸν βάλ' ὑπὸ γναθμοῖο καὶ οὔατος, ὦκα δὲ θυμὸς
ᾤχετ' ἀπὸ μελέων· στυγερὸς δ' ἄρα μιν σκότος εἷλεν·
ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
ἕκτωρ δ' οὐκ ἐπέπυστο διῒ φίλος· οὐδέ τι ᾔδει
ὅττι ῥά οἱ νηῶν ἐπ' ἀριστερὰ δηϊόωντο
λαοὶ ὑπ' ἀργείων· τάχα δ' ἂν καὶ κῦδος ἀχαιῶν
ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
ὤτρυν' ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν,
ἀλλ' ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο,
ῥηξάμενος δαναῶν πυκινὰς στίχας ἀσπιστάων·
ἔνθ' ἔσαν αἴαντός τε νέες καὶ πρωτεσιλάου·
θῖν' ἐφ' ἁλὸς πολιῆς ἐρυμέναι· αὐτὰρ ὕπερθε,

τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα
ζαχρηεῖς γίγνοντο μάχῃ, αὐτοί τε καὶ ἵπποι·
ἔνθα δὲ βοιωτοὶ καὶ ἰάονες ἑλκεχίτωνες·
λοκροὶ καὶ φθίοι, καὶ φαιδιμόεντες ἐπειοί,
σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον· οὐδ' ἐδύναντο
ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον ἕκτορα δῖον·
οἱ μὲν ἀθηναίων προλελεγμένοι· ἐν δ' ἄρα τοῖσιν,
ἦρχ' υἱὸς πετεῶο μενεσθεύς· οἱ δ' ἅμ' ἕποντο,
φείδας τε, στιχίός τε, βίας τ' ἐΰς· αὐτὰρ ἐπειῶν
φυλείδης τε μέγης, ἀμφίων τε, δράκιός τε,
προφθίων τε, μέδων τε, μενεπτόλεμός τε ποδάρκης·
ἤτοι ὁ μὲν νόθος υἱὸς ὀϊλῆος θείοιο,
ἔσκε μέδων αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
ἐν φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς,
γνωτὸν μητρυιῆς ἐριώπιδος, ἣν ἔχ' ὀϊλεύς·
αὐτὰρ ὁ ἰφίκλοιο πάϊς τοῦ φυλακίδαο·
οἱ μὲν προφθίων μεγαθύμων θωρηχθέντες,
ναῦφιν ἀμυνόμενοι μετὰ βοιωτῶν ἐμάχοντο·
αἴας δ' οὐκέτι πάμπαν ὀϊλῆος ταχὺς υἱός,
ἵστατ' ἀπ' αἴαντος τελαμωνίου ἠδ' ἠβαιόν·
ἀλλ' ὥς τ' ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον
ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δ' ἄρα σφιν
πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς,
τὼ μὲν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει,
ἱεμένω κατὰ ὦλκα, τέμνει δέ τε τέλσον ἀρούρης,
ὣς τὼ παρβεβαῶτε μάλ' ἕστασαν ἀλλήλοισιν·
ἀλλ' ἤτοι τελαμωνιάδῃ πολλοί τε, καὶ ἐσθλοί,
λαοὶ ἕποντ' ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο,
ὁππότε μιν κάματός τε, καὶ ἱδρὼς γούναθ' ἵκοιτο·
οὐδ' ἄρ' ὀϊλιάδῃ μεγαλήτορι λοκροὶ ἕποντο

οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ.
οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας·
οὐδ' ἔχον ἀσπίδας εὐκύκλους, καὶ μείλινα δοῦρα·
ἀλλ' ἄρα τόξοισιν καὶ ἐϋστρόφῳ οἰὸς ἀώτῳ,
ἴλιον εἰς ἅμ' ἕποντο πεποιθότες οἷσιν ἔπειτα
ταρφέα βάλλοντες, τρώων ῥήγνυντο φάλαγγας·
δή ῥα τότ' οἱ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι,
μάρναντο τρωσίν τε καὶ ἕκτορι χαλκοκορυστῇ.
οἳ δ' ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης
τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.
ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων,
τρῶες ἐχώρησαν προτὶ ἴλιον ἠνεμόεσσαν,
εἰ μὴ πουλιδάμας θρασὺν ἕκτορα εἶπε παραστάς,
ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι·
οὕνεκά τοι πέρι δῶκε θεὸς πολεμήϊα ἔργα,
τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων;
ἀλλ' οὔπως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι·
ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα·
ἄλλῳ δ' ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,
ἄλλῳ δ' ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα ζεὺς
ἐσθλόν· τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντ' ἄνθρωποι·
καί τε πόλεις ἐσάωσε, μάλιστα δ' ἐκ αὐτὸς ἀνέγνω·
αὐτὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα·
πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·
τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν
οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν. οἳ δὲ μάχονται
παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας·
ἀλλ' ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·
ἔνθεν δ' ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλήν,
ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν,

αἴ κ' ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἤ κεν ἔπειτα·
πὰρ νηῶν ἔλθοιμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε
δείδω· μὴ τὸ χθιζὸν ἀποτίσωνται ἀχαιοὶ
χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο
μίμνει· ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω·
Ὣς φάτο πουλυδάμας· ἅδε δ' ἕκτορι μῦθος ἀπήμων·
αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
Πουλυδάμα, σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους·
αὐτὰρ ἐγὼ κεῖσ' εἶμι καὶ ἀντιόω πολέμοιο·
αἶψα δ' ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω·
ἦ ῥα· καὶ ὡρμήθη ὄρεϊ νιφόεντι ἐοικώς·
κεκληγώς· διὰ δὲ τρώων πέτετ' ἠδ' ἐπικούρων·
οἳ δ' ἐς πανθοΐδην ἀγαπήνορα πουλυδάμαντα,
πάντες ἐπεσσεύοντ'· ἐπεὶ ἕκτορος ἔκλυον αὐδήν·
αὐτὰρ ὃ, δηΐφοβόν τε βίην θ' ἑλένοιο ἄνακτος·
ἀσιάδην τ' ἀδάμαντα καὶ ἄσιον ὑρτάκου υἱὸν·
φοίτα ἀνὰ προμάχους διζήμενος εἴ που ἐφεύροι·
τοὺς δ' εὗρ' οὐκέτι πάμπαν ἀπήμονας οὐδ' ἀνολέθρους·
ἀλλ' οἳ μὲν δὴ νηυσὶν ἐπὶ πρύμνῃσιν ἀχαιῶν·
χερσὶν ὑπ' ἀργείων κέατο ψυχὰς ὀλέσαντες·
οἳ δ' ἐν τείχει ἔσαν βεβλημένοι, οὐτάμενοί τε·
τὸν δὲ τάχ' εὗρε μάχης ἐπ' ἀριστερὰ δακρυοέσσης
δῖον ἀλέξανδρον ἑλένης πόσιν ἠϋκόμοιο,
θαρσύνονθ' ἑτάρους· καὶ ἐποτρύνοντα μάχεσθαι·
ἀγχοῦ δ' ἱστάμενος· προσέφη αἰσχροῖς ἐπέεσσιν·
Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτά·
ποῦ τοι δηΐφοβός τε, βίη θ' ἑλένοιο ἄνακτος·
ἀσιάδης τ' ἀδάμας ἠδ' ἄσιος ὑρτάκου υἱός·
ποῦ δέ τοι ὀθρυονεύς· νῦν ὤλετο πᾶσα κατ' ἄκρης·

ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος·
Τὸν δ' αὖτε προσέειπεν ἀλέξανδρος θεοειδής·
ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι·
ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
μέλλω, ἐπεὶ οὐδ' ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·
ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων·
ἐκ τοῦ δ' ἐνθάδ' ἐόντες ὁμιλέομεν δαναοῖσι
νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς·
οἴω δηΐφοβός τε βίη θ' ἑλένοιο ἄνακτος
οἴχεσθον μακρῇσι τετυμμένω ἐγχείῃσιν·
ἀμφοτέρω κατὰ χεῖρα· φόνον δ' ἤμυνε κρονίων·
νῦν δ' ἄρχ' ὅππη σε κραδίη θυμός τε κελεύει·
ἡμεῖς δ' ἐμμεμαῶτες ἅμ' ἑψόμεθ' οὐδέ τι φημὶ
ἀλκῆς δευήσεσθαι· ὅση δύναμίς γε πάρεστι·
πὰρ δύναμιν δ' οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν·
Ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·
βὰν δ' ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν·
ἀμφί τε κεβριόνην καὶ ἀμύμονα πουλυδάμαντα·
φάλκην ὀρθαῖόν τε· καὶ ἀντίθεον πολυφοίτην·
πάλμυν τ' ἀσκάνιόν τε· μόρυν θ' υἷε ἱπποτίωνος·
οἵ ῥ' ἐξ ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ
ἠοῖ τῇ προτέρῃ· τότε δὲ ζεὺς ὦρσε μάχεσθαι·
οἱ δ' ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ·
ἥ ῥά θ' ὑπὸ βροντῆς πατρὸς διὸς εἶσι πέδονδε·
θεσπεσίῳ δ' ὁμάδῳ ἁλὶ μίσγεται· ἐν δέ τε πολλὰ
κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης
κυρτὰ φαληριόωντα· πρὸ μέν τ' ἄλλ' αὐτὰρ ἐπ' ἄλλα,
ὣς τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες· αὐτὰρ ἐπ' ἄλλοι
χαλκῷ μαρμαίροντες ἅμ' ἡγεμόνεσσιν ἕποντο·
ἕκτωρ δ' ἡγεῖτο βροτολοιγῷ ἶσος ἄρηϊ·

πριαμίδης. πρόσθεν δ' ἔχεν ἀσπίδα πάντοσε ἴσην,
ῥινοῖσιν πυκινήν. πολλὸς δ' ἐπελήλατο χαλκός·
ἀμφὶ δέ οἱ κροτάφοισι, φαεινὴ σείετο πήληξ·
πάντῃ δ' ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,
ἔπως οἱ εἴξειαν, ὑπασπίδια προβιβῶντι.
ἀλλ' οὐ σύγχει θυμὸν ἐνὶ στήθεσιν ἀχαιῶν·
αἴας δὲ πρῶτος προκαλέσατο μακρὰ βιβάσθων·
Δαιμόνιε σχεδὸν ἐλθέ, τί ἢ δειδίσσεαι οὕτως
ἀργείους. οὔτοί τι μάχης ἀδαήμονές εἰμεν·
ἀλλὰ Διὸς μάστιγι κακῇ, ἐδάμημεν ἀχαιοί·
ἦ θήν που τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν
νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν
ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμή,
χερσὶν ὑφ' ἡμετέρῃσιν, ἁλοῦσά τε περθομένη τε.
σοὶ δ' αὐτῷ φημὶ σχεδὸν ἔμμεναι, ὁππότε φεύγων
ἀρήσῃ Διὶ πατρὶ, καὶ ἄλλοις ἀθανάτοισι,
θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους.
οἵ σε πόλιν δ' οἴσουσι κονίοντες πεδίοιο.
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
αἰετὸς ὑψιπέτης· ἐπὶ δ' ἴαχε λαὸς ἀχαιῶν,
θάρσυνος οἰωνῷ· ὁ δ' ἀμείβετο φαίδιμος ἕκτωρ·
Αἶαν ἁμαρτοεπὲς βουγάϊε, ποῖον ἔειπες.
εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο
εἴην ἤματα πάντα, τέκοι δέ με πότνια ἥρη.
τιοίμην δ' ὡς τίετ' ἀθηναίη καὶ ἀπόλλων,
ὡς νῦν ἡμέρη ἥδε, κακὸν φέρει ἀργείοισι
πᾶσι μάλ'. ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς,
μεῖναι ἐμὸν δόρυ μακρὸν, ὅ τοι χρόα λειριόεντα
δάψει· ἀτὰρ τρώων κορέσεις κύνας ἠδ' οἰωνοὺς,
δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν ἀχαιῶν.

Ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δ' ἅμ' ἕποντο
ἠχῇ θεσπεσίῃ, ἐπὶ δ' ἴαχε λαὸς ὄπισθεν·
Ἀργεῖοι δ' ἑτέρωθεν ἐπίαχον· οὐδ' ἐλάθοντο
ἀλκῆς· ἀλλ' ἔμενον Τρώων ἐπιόντας ἀρίστους·
ἠχὴ δ' ἀμφοτέρων ἵκετ' αἰθέρα καὶ Διὸς αὐγάς·

ΥΠΟΘΕΣΙΣ ΤΗΣ· Ξ· ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ

ἀ Γαμέμνων συμπαραλαβὼν τοὺς τραυματίας καὶ νέστορα σὺν αὐτοῖς· ἔξεισιν ἐπὶ τὸν πόλεμον· ἥρα δὲ τὸν κεστὸν λαβοῦσα παρὰ τῆς ἀφροδίτης κατέρχεται· καὶ τὸν ὕπνον κρατήσασα κοιμίζει τὸν δία· ποσειδῶν δὲ, τοῖς ἕλλησι βοηθεῖ· καὶ πολὺς φόνος γίνεται τῶν τρώων· αἴας δὲ λίθῳ βαλὼν ἕκτορα πλήττει· ὁ δὲ ἀγαγὼν αἷμα λειποψυχεῖ·

[illegible]σ' ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον·
ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κ' ὄχ' ἄριστον ἁπάντων
αἶψα δ' ἐπ' αἴαντα προΐει κήρυκα θοώτην·
ἔρχεο δῖε θοῶτα, θέων αἴαντε κάλεσσον,
ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κ' ὄχ' ἄριστον ἁπάντων·
εἴη· ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος·
ὧδε γὰρ ἔβρισαν λυκίων ἀγοί, οἳ τὸ πάρος περ
ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας·
εἰ δέ σφι καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν·
ἀλλά περ οἶος ἴτω τελαμώνιος ἄλκιμος αἴας·
καί οἱ τεῦκρος ἅμ' ἑσπέσθω τόξων εὖ εἰδώς·
Ὣς ἔφατ'· οὐδ' ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας·

ΙΛΙΑΔΟΣ. Ξ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ξῖ. κρονίδην ὕπνῳ λεχέεσσί τ' ἤπαφεν ἥρη.

Ἐστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης.
ἀλλ' ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·
φράζεο δῖε μαχᾶον ὅπως ἔσται τάδε ἔργα·
μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν·
ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον·
εἰσόκε θερμὰ λοετρὰ ἐϋπλόκαμος ἑκαμήδη
θερμήνῃ καὶ λούσῃ ἀπὸ βρότον αἱματόεντα·
αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν·
Ὣς εἰπὼν· σάκος εἷλε τετυγμένον υἷος ἑοῖο·
κείμενον ἐν κλισίῃ θρασυμήδεος ἱπποδάμοιο,
χαλκῷ παμφαῖνον· ὁ δ' ἔχ' ἀσπίδα πατρὸς ἑοῖο·
εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ·
στῆ δ' ἐκτὸς κλισίης· τάχα δ' εἴσιδεν ἔργον ἀεικές·
τοὺς μὲν ὀρινομένους· τοὺς δὲ κλονέοντας ὄπισθεν·
τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος ἀχαιῶν·
ὡς δ' ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ·
ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
αὔτως· οὐδ' ἄρα τε προκυλίνδεται οὐδ' ἑτέρωσε
πρίν τινα κεκριμένον καταβήμεναι ἐκ διὸς οὖρον,
ὣς ὁ γέρων ὥρμαινε, δαϊζόμενος κατὰ θυμὸν
διχθάδι'· ἢ καθ' ὅμιλον ἴοι δαναῶν ταχυπώλων·
ἦε μετ' ἀτρεΐδην ἀγαμέμνονα ποιμένα λαῶν·
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,

βῆναι ἐπ' ἀτρείδην. οἳ δ' ἀλλήλους ἐνάριζον
μαρνάμενοι. λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρής.
νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.
νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες.
πὰρ νηῶν ἀνιόντες. ὅσοι βεβλήατο χαλκῷ.
τυδείδης ὀδυσεύς τε καὶ ἀτρείδης ἀγαμέμνων.
πολλὸν γάρ ἀπάνευθε μάχης εἰρύατο νῆες.
θῖν' ἔφ' ἁλὸς πολιῆς. τὰς γὰρ πρώτας πεδίον δὲ
εἴρυσαν. αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.
οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας
αἰγιαλὸς νῆας χαδέειν. στείνοντο δὲ λαοί.
τῷ ῥα προκρόσσας ἔρυσαν καὶ πλῆσαν ἁπάσης
ἠϊόνος στόμα μακρὸν, ὅσον συνεέργαθον ἄκραι.
τῷ ῥ' οἵ γ' ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο.
ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι. ἄχνυτο δέ σφιν
θυμὸς ἐνὶ στήθεσσιν, ὁ δὲ ξύμβλητο γεραιὸς
νέστωρ. πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν ἀχαιῶν.
τὸν καὶ φωνήσας προσέφη κρείων ἀγαμέμνων.
Ὦ νέστορ νηληϊάδη μέγα κῦδος ἀχαιῶν.
τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρ' ἀφικάνεις;
δείδω. μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος ἕκτωρ.
ὥς ποτ' ἐπηπείλησεν ἐνὶ τρώεσσ' ἀγορεύων.
μὴ πρὶν πὰρ νηῶν προτὶ ἴλιον ἀπονέεσθαι.
πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.
κεῖνος θ' ὣς ἀγόρευε. τὰ δὴ νῦν πάντα τελεῖται.
ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες ἀχαιοί.
ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ ἀχιλλεύς.
οὐδ' ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.
Τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα νέστωρ.
ἦ δὴ ταῦτά γ' ἑτοῖμα τετεύχαται οὐδέ κεν ἄλλως.

ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο·
τεῖχος μὲν γὰρ δὴ κατερήριπεν ᾧ ἐπέπιθμεν,
ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·
οἱ δ' ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι
νωλεμές· οὐδ' ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων·
ὁπποτέρωθεν ἀχαιοὶ ὀρινόμενοι κλονέονται,
ὡς ἐπιμὶξ κτείνονται· ἀϋτὴ δ' οὐρανὸν ἵκει·
ἡμεῖς δὲ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα·
εἴ τι νόος ῥέξει· πόλεμον δ' οὐκ ἄμμε κελεύω
δύμεναι· οὐ γάρ πως βεβλημένον ἔστι μάχεσθαι·
Τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν ἀγαμέμνων·
νέστορ· ἐπεὶ δὴ νηυσὶν ἐπὶ πρυμνῇσι μάχονται,
τεῖχος δ' οὐκ ἔχραισμε τετυγμένον οὐδέ τι τάφρος
ᾗ ἔπι πόλλ' ἔπαθον δαναοί, ἔλποντο δὲ θυμῷ·
ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι,
οὕτω που διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
νωνύμνους ἀπολέσθαι ἀπ' ἄργεος ἐνθάδ' ἀχαιούς·
ᾔδεα μὲν γὰρ ὅτε πρόφρων δαναοῖσιν ἄμυνεν·
οἶδα δὲ νῦν ὅτι τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι
κυδαίνει· ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν·
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω· πειθώμεθα πάντες·
νῆας ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης,
ἕλκωμεν· πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν.
ὕψι δ' ἐπ' εὐνάων ὁρμίσομεν εἰσόκεν ἔλθῃ,
νὺξ ἀβρότη· ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο
τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας·
οὐ γάρ τις νέμεσις φυγέειν κακὸν οὐδ' ἀνὰ νύκτα·
βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ·
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν· προσέφη πολύμητις ὀδυσσεύς·
ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων

οὐλόμεν'·

οὐλόμεν'· αἴθ' ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου
σημαίνειν, μὴ δ' ἄμμιν ἀνασσέμεν οἷσιν ἄρα ζεὺς
ἐκ νεότητος ἔδωκε, καὶ ἐς γῆρας τολυπεύειν
ἀργαλέους πολέμους· ὄφρα φθιόμεσθα ἕκαστος·
οὕτω δὴ μέμονας τρώων πόλιν εὐρυάγυιαν
καλλείψειν ἧς εἵνεκ' ὀϊζύομεν κακὰ πολλά·
σίγα· μή τις ἄλλος ἀχαιῶν τοῦτον ἀκούσῃ
μῦθον· ὃν οὔκεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο·
ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·
σκηπτοῦχος τ' εἴη καί οἱ πειθοίατο λαοί·
τόσσοι δ' ὅσσοισιν σὺ μετ' ἀργείοισιν ἀνάσσεις·
νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες·
ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς,
νῆας ἐϋσσέλμους ἅλαδ' ἑλκέμεν· ὄφρ' ἔτι μᾶλλον
τρωσὶ μὲν εὐκτὰ γένηται, ἐπικρατέουσί περ ἔμπης·
ἡμῖν δ' αἰπὺς ὄλεθρος ἐπιρρέπῃ· οὐ γὰρ ἀχαιοὶ
σχήσουσιν πόλεμον νηῶν ἅλαδ' ἑλκομενάων·
ἀλλ' ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης·
ἔνθά κε, σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν·
Τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν ἀγαμέμνων·
ὦ ὀδυσεῦ, μάλα πέρ με καθίκεο θυμὸν ἐνιπῇ
ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα
νῆας ἐϋσσέλμους ἅλαδ' ἑλκέμεν υἷας ἀχαιῶν·
νῦν δ' εἴη ὃς τῆσδέ γ' ἀμείνονα μῆτιν ἐνίσποι,
ἢ νέος, ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη·
Τοῖσι δὲ καὶ μετέειπε, βοὴν ἀγαθὸς διομήδης·
ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν αἴ κ' ἐθέλητε
πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος·
οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ' ὑμῖν·
πατρὸς δ' ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι

τυδέος ὃν θήβῃσι χυτὴ κατὰ γαῖα κάλυψε·
πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο·
ᾤκεον δ' ἐν πλευρῶνι καὶ αἰπεινῇ καλυδῶνι,
ἄγριος ἠδὲ μέλας· τρίτατος δ' ἦν ἱππότα οἰνεὺς
πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δ' ἦν ἔξοχος αὐτῶν·
ἀλλ' ὁ μὲν αὐτόθι μεῖνε· πατὴρ δ' ἐμὸς ἄργεϊ νάσθη
πλαγχθείς· ὣς γάρ που ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι·
ἀδρήστοιο δ' ἔγημε θυγατρῶν· ναῖε δὲ δῶμα
ἀφνειὸν βιότοιο· ἅλις δέ οἱ ἦσαν ἄρουραι
πυροφόροι· πολλοὶ δὲ φυτῶν ἦσαν ὄρχατοι ἀμφίς·
πολλὰ δέ οἱ πρόβατ' ἔσκε· κέκαστο δὲ πάντας ἀχαιοὺς
ἐγχείῃ· τὰ δὲ μέλλετ' ἀκουέμεν ὡς ἐτεόν περ·
τῶ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες
μῦθον ἀτιμήσητε πεφασμένον, ὅν κεν ἐῢ εἴπω·
δεῦτ' ἴομεν πόλεμόν δε, καὶ οὐτάμενοί περ ἀνάγκῃ·
ἔνθα δ' ἔπειτ' αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος,
ἐκ βελέων· μή πού τις ἐφ' ἕλκεϊ ἕλκος ἄρηται·
ἄλλους δ' ὀτρύνοντες ἐνήσομεν· οἳ τὸ πάρος περ
θυμῷ ἦρα φέροντες ἀφεστᾶσ', οὐδὲ μάχονται·
Ὣς ἔφαθ'· οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο·
βὰν δ' ἴμεν· ἦρχε δ' ἄρα σφιν ἄναξ ἀνδρῶν ἀγαμέμνων·
οὐδ' ἀλαοσκοπιὴν εἶχεν κλυτὸς ἐννοσίγαιος·
ἀλλὰ μετ' αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς·
δεξιτερὴν δ' ἕλε χεῖρ' ἀγαμέμνονος ἀτρεΐδαο·
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα,
Ἀτρεΐδη· νῦν δή που ἀχιλλῆος ὀλοὸν κῆρ
γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν ἀχαιῶν
δερκομένου· ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ' ἠβαιαί·
ἀλλ' ὁ μὲν ὣς ἀπόλοιτο· θεὸς δέ ἑ σιφλώσειε·
σοὶ δ' οὔπω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν

ἀλλ' ἔτι που τρώων ἡγήτορες ἠδὲ μέδοντες,
εὐρὺ κονίσουσιν πεδίον· σὺ δ' ἐπόψεαι αὐτοὺς
φεύγοντας ποτὶ ἄστυ, νεῶν ἄπο καὶ κλισιάων·
ὣς εἰπὼν, μέγ' ἄϋσεν ἐπεσσύμενος πεδίοιο·
ὅσσον τ' ἐννεάχιλοι ἐπίαχον, ἢ δεκάχιλοι
ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες ἄρηος,
τόσσην ἐκ στήθεσφιν ὄπα, κρείων ἐνοσίχθων
ἧκεν· ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ' ἑκάστῳ
καρδίῃ· ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι·
ἥρη δ' εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι,
στᾶσ' ἐξ οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δ' ἔγνω·
τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν
αὐτοκασίγνητον καὶ δαέρα· χαῖρε δὲ θυμῷ·
ζῆνα δ' ἐπ' ἀκροτάτης κορυφῆς πολυπίδακος ἴδης,
ἥμενον εἰσεῖδε· στυγερὸς δέ οἱ ἔπλετο θυμῷ·
μερμήριξε δ' ἔπειτα βοῶπις πότνια ἥρη·
ὅππως ἐξαπάφοιτο διὸς νόον αἰγιόχοιο·
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή
ἐλθεῖν εἰς ἴδην εὖ ἐντύνασαν ἑαυτήν
εἴπως ἱμείραιτο παραδραθέειν φιλότητι
ᾗ χροιῇ· τῷ δ' ὕπνον ἀπήμονά τε, λιαρόν τε·
χεύῃ ἐπὶ βλεφάροισιν, ἰδὲ φρεσὶ πευκαλίμῃσι·
βῆ δ' ἴμεν εἰς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν
ἥφαιστος· πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε
κληῗδι κρυπτῇ· τὴν δ' οὐ θεὸς ἄλλος ἀνῷγεν·
ἔνθ' ἥ γ' εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς·
ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος,
λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ' ἐλαίῳ,
ἀμβροσίῳ ἑδανῷ τό ῥά οἱ τεθυωμένον ἦεν·
τοῦ καὶ κινυμένοιο διὸς ποτὶ χαλκοβατὲς δῶ

ἔμπης ἐς γαῖαν τε καὶ οὐρανὸν ἵκετ' ἀϋτμή·
τῷ ῥ' ἥγε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας
πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινούς·
καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο·
ἀμφὶ δ' ἄρ' ἀμβρόσιον ἑανὸν ἕσαθ' ὅν οἱ ἀθήνη
ἔξυσ' ἀσκήσασα· τίθει δ' ἐνὶ δαίδαλα πολλά·
χρυσείῃς δ' ἐνετῇσι κατὰ στῆθος περονᾶτο·
ζώσατο δὲ ζώνην ἑκατὸν θυσάνοις ἀραρυῖαν·
ἐν δ' ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι,
τρίγληνα μορόεντα· χάρις δ' ἀπελάμπετο πολλή·
κρηδέμνῳ δ' ἐφύπερθε καλύψατο δῖα θεάων,
καλῷ νηγατέῳ· λευκὸν δ' ἦν ἠέλιος ὥς·
ποσσὶ δ' ὑπαὶ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα·
αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ θήκατο κόσμον,
βῆ ῥ' ἴμεν ἐκ θαλάμοιο· καλεσσαμένη δ' ἀφροδίτην·
τῶν ἄλλων ἀπάνευθε θεῶν, πρὸς μῦθον ἔειπεν·
ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττι κεν εἴπω;
ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τόγε θυμῷ·
οὕνεκ' ἐγὼ δαναοῖσι· σὺ δὲ τρώεσσιν ἀρήγεις·
Τὴν δ' ἠμείβετ' ἔπειτα διὸς θυγάτηρ ἀφροδίτη·
ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο κρόνοιο·
αὔδα ὅ,τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστί·
Τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια ἥρη·
δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧτε σὺ πάντας
δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους·
εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης·
ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα τηθύν·
οἵ μ' ἐν σφοῖσι δόμοισιν ἐΰ τρέφον ἠδ' ἀτίταλλον,
δεξάμενοι ῥείης ὅτε τε κρόνον εὐρύοπα ζεὺς

γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·
τοὺς εἶμ' ὀψομένη, καί σφ' ἄκριτα νείκεα λύσω·
ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
εὐνῆς καὶ φιλότητος· ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
εἰ κείνω γ' ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ,
εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι;
αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.
Τὴν δ' αὖτε προσέειπε φιλομμειδὴς ἀφροδίτη·
οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι·
ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.
ἦ· καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα,
ποικίλον· ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο·
ἔνθ' ἔνι μὲν φιλότης, ἐν δ' ἵμερος, ἐν δ' ὀαριστὺς
πάρφασις, ἥτ' ἔκλεψε νόον πύκα περ φρονεόντων·
τόν ῥά οἱ ἔμβαλε χερσὶν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·
τῆ νῦν τοῦτον ἱμάντα, τεῷ ἐγκάτθεο κόλπῳ
ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι
ἄπρηκτόν γε νέεσθαι, ὅτι φρεσὶ σῇσι μενοινᾷς.
Ὣς φάτο· μείδησεν δὲ βοῶπις πότνια ἥρη·
μειδήσασα δ' ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ·
ἡ μὲν ἔβη πρὸς δῶμα διὸς θυγάτηρ ἀφροδίτη·
ἥρη δ' ἀΐξασα λίπεν ῥίον οὐλύμποιο·
πιερίην δ' ἐπιβᾶσα καὶ ἠμαθίην ἐρατεινήν·
σεύατ' ἐφ' ἱπποπόλων θρηκῶν ὄρεα νιφόεντα,
ἀκροτάτας κορυφάς, οὐδὲ χθόνα μάρπτε ποδοῖιν·
ἐξ ἀθόω δ' ἐπὶ πόντον ἐβήσατο κυμαίνοντα·
λῆμνον δ' εἰσαφίκανε πόλιν θείοιο θόαντος·
ἔνθ' ὕπνῳ ξύμβλητο κασιγνήτῳ θανάτοιο·
ἔν τ' ἄρα οἱ φῦ χειρὶ, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·
Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τ' ἀνθρώπων·

ἦ μὲν δή ποτ' ἐμὸν ἔπος ἔκλυες ἠδ' ἔτι καὶ νῦν
πείθευ· ἐγὼ δέ καί τοι εἰδέω χάριν ἤματα πάντα·
κοίμησόν μοι ζηνὸς ὑπ' ὀφρύσιν ὄσσε φαεινώ·
αὐτίκ' ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι·
δῶρα δέ τοι δώσω· καλὸν θρόνον ἄφθιτον αἰεὶ
χρύσεον, ἥφαιστος δέ κ' ἐμὸς πάϊς ἀμφιγυήεις
τεύξει ἀσκήσας· ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει·
τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων·
Τὴν δ' ἀπαμειβόμενος προσεφώνεε νήδυμος ὕπνος·
ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο κρόνοιο·
ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων·
ῥεῖα κατευνήσαιμι· καὶ ἂν ποταμοῖο ῥέεθρα
ὠκεανοῦ· ὅς περ γένεσις πάντεσσι τέτυκται·
ζηνός δ' οὐκ ἂν ἔγωγε κρονίονος ἆσσον ἱκοίμην,
οὐδὲ κατευνήσαιμ' ὅτε μὴ αὐτός γε κελεύοι·
ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμή·
ἤματι τῷ, ὅτ' ἐκεῖνος ὑπέρθυμος διὸς υἱός·
ἔπλεεν ἰλιόθεν τρώων πόλιν ἐξαλαπάξας·
ἤτοι ἐγὼ μὲν ἔθελξα διὸς νόον αἰγιόχοιο·
νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ·
ὄρσασ' ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας·
καί μιν ἔπειτα κόων δ' εὖ ναιομένην ἀπένεικας·
νόσφι φίλων πάντων· ὁ δ' ἐπεγρόμενος χαλέπαινε
ῥιπτάζων κατὰ δῶμα θεοὺς, ἐμὲ δ' ἔξοχα πάντων
ζήτει· καί κέ μ' ἄϊστον ἀπ' αἰθέρος ἔμβαλε πόντῳ,
εἰ μὴ νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν,
τὴν ἱκόμην φεύγων· ὁ δ' ἐπαύσατο χωόμενός περ
ἅζετο γὰρ μὴ νυκτὶ θοῇ ἀποθύμια ἕρδοι·
νῦν αὖ τοῦτό μ' ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι·
Τὸν δ' αὖτε προσέειπε, βοῶπις πότνια ἥρη·

ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;
ἦ φῂς ὡς τρώεσσιν ἀρηξέμεν εὐρύοπα ζῆν,
ὡς ἡρακλῆος πέρι χώσατο παιδὸς ἑοῖο·
ἀλλ' ἴθ' ἐγὼ δέ καί τοι χαρίτων μίαν ὁπλοτεράων
δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν
πασιθέην· ἧς αἰὲν ἱμείρεαι ἤματα πάντα.
Ὣς φάτο· χήρατο δ' ὕπνος, ἀμειβόμενος δὲ προσηύδα·
ἄγρει νῦν μοι ὄμοσσον ἀάατον στυγὸς ὕδωρ·
χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν·
τῇ δ' ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες
μάρτυροι ὦσ' οἱ ἔνερθε θεοὶ κρόνον ἀμφὶς ἐόντες·
ἦ μὲν ἐμοὶ δώσειν χαρίτων μίαν ὁπλοτεράων
πασιθέην· ἧς τ' αὐτὸς ἐέλδομαι ἤματα πάντα.
Ὣς ἔφατ'· οὐδ' ἀπίθησε θεὰ λευκώλενος ἥρη·
ὤμνυε δ' ὡς ἐκέλευε· θεοὺς δ' ὀνόμηνεν ἅπαντας,
τοὺς ὑποταρταρίους, οἵ τιτῆνες καλέονται·
αὐτὰρ ἐπεί ῥ' ὄμοσέν τε, τελεύτησέν τε τὸν ὅρκον,
τὼ βήτην λήμνου τε καὶ ἴμβρου ἄστυ λιπόντε,
ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον·
ἴδην δ' ἱκέσθην, πολυπίδακα μητέρα θηρῶν,
λεκτὸν ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δ' ἐπὶ χέρσου
βήτην· ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη·
ἔνθ' ὕπνος μὲν ἔμεινε πάρος διὸς ὄσσε ἰδέσθαι,
ἐς ἐλάτην ἀναβὰς περιμήκετον· ἣ τότ' ἐν ἴδῃ
μακροτάτη πεφυυῖα δι' ἠέρος αἰθέρ' ἵκανεν·
ἔνθ' ἧστ' ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν,
ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τ' ἐν ὄρεσσι
χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν·
ἥρη δὲ κραιπνῶς προσεβήσετο γάργαρον ἄκρον,
ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα ζεύς.

ὡς δ' ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν·
οἷον ὅτε πρώτιστον ἐμισγέσθην φιλότητι·
εἰς εὐνὴν φοιτῶν τε φίλους λήθοντε τοκῆας·
στῆ δ' αὐτῆς προπάροιθεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν
ἥρη· πῆ μεμαυῖα κατ' οὐλύμπου τόδ' ἱκάνεις;
ἵπποι δ' οὐ παρέασι καὶ ἅρματα τῶν κ' ἐπιβαίης·
Τὸν δὲ δολοφρονέουσα, προσηύδα πότνια ἥρη·
ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης·
ὠκεανόν τε θεῶν γένεσιν, καὶ μητέρα τηθύν·
οἵ μ' ἐν σφοῖσι δόμοισιν ἐΰ τρέφον ἠδ' ἀτίταλλον·
τοὺς εἶμ' ὀψομένη καί σφ' ἄκριτα νείκεα λύσω·
ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
εὐνῆς καὶ φιλότητος ἐπεὶ χόλος ἔμπεσε θυμῷ·
ἵπποι δ' ἐν πρυμνωρείῃ πολυπίδακος ἴδης·
ἑστᾶσ' οἵ μ' οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν·
νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ' οὐλύμπου τόδ' ἱκάνω,
μήπως μοι μετέπειτα χολώσεαι αἴ κε σιωπῇ
οἴχωμαι πρὸς δῶμα βαθυρρόου ὠκεανοῖο.
Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα ζεύς·
ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι·
νῶϊ δ' ἄγ' ἐν φιλότητι τραπείομεν εὐνηθέντε·
οὐ γάρ πώποτέ μ' ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν·
οὐδ' ὁπότ' ἠρασάμην ἰξιονίης ἀλόχοιο
ἣ τέκε πειρίθοον θεόφιν μήστωρ' ἀτάλαντον·
οὐδ' ὅτε περ δανάης καλλισφύρου ἀκρισιώνης·
ἣ τέκε περσῆα πάντων ἀριδείκετον ἀνδρῶν·
οὐδ' ὅτε φοίνικος κούρης τηλεκλειτοῖο·
ἣ τέκε μοι μίνωτε καὶ ἀντίθεον ῥαδάμανθυν·
οὐδ' ὅτε περ σεμέλης· οὐδ' ἀλκμήνης ἐνὶ θήβῃ

ἣ ῥ' ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα·
ἡ δὲ διώνυσον σεμέλη τέκε χάρμα βροτοῖσιν·
οὐδ' ὅτε δήμητρος καλλιπλοκάμοιο ἀνάσσης·
οὐδ' ὁπότε λητοῦς ἐρικυδέος· οὐδὲ σεῦ αὐτῆς,
ὡς σέο νῦν ἔραμαι· καί με γλυκὺς ἵμερος αἱρεῖ·
Τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια ἥρη·
αἰνότατε κρονίδη ποῖον τὸν μῦθον ἔειπες·
εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι
ἴδης ἐν κορυφῇσι τὰ δὲ προπέφανται ἅπαντα
πῶς κ' ἔοι· εἴ τις νῶϊ θεῶν αἰειγενετάων
εὕδοντ' ἀθρήσειε θεοῖσι δὲ πᾶσι μετελθὼν
πεφράδοι· οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην
ἐξ εὐνῆς ἀνστᾶσα· νεμεσσητὸν δέ κεν εἴη·
ἀλλ' εἰ δή ῥ' ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ·
ἔστιν τοι θάλαμος· τόν τοι φίλος υἱὸς ἔτευξεν
ἥφαιστος· πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν·
ἔνθ' ἴομεν κείοντες ἐπεί νύ τοι εὔαδεν εὐνή·
Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα ζεύς·
ἥρη μήτε θεῶν τό γε δείδιθι μήτε τιν' ἀνδρῶν
ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω
χρύσεον· οὐδ' ἂν νῶϊ διαδράκοι ἠέλιός περ
οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι·
ἦ ῥα· καὶ ἀγκὰς ἔμαρπτε κρόνου παῖς ἣν παράκοιτιν·
τοῖσι δ' ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην·
λωτόν θ' ἐρσήεντα ἰδὲ κρόκον ἠδ' ὑάκινθον
πυκνὸν καὶ μαλακὸν ὃς ἀπὸ χθονὸς ὑψόσ' ἔεργε·
τῷ ἔνι λεξάσθην· ἐπὶ δὲ νεφέλην ἕσσαντο
καλὴν χρυσείην· στιλπναὶ δ' ἀπέπιπτον ἔερσαι·
ὣς ὁ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ γαργάρῳ ἄκρῳ·
ὕπνῳ καὶ φιλότητι δαμείς· ἔχε δ' ἀγκὰς ἄκοιτιν·

βῆ δὲ θέειν ἐπὶ νῆας ἀχαιῶν νήδυμος ὕπνος·
ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ·
ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
Πρόφρων νῦν δαναοῖσι ποσείδαον ἐπάμυνον,
καί σφιν κῦδος ὄπαζε μίνυνθά περ ὄφρ' ἔτι εὕδει
ζεύς· ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμα κάλυψα·
ἥρη δ' ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.
Ὣς εἰπὼν ὁ μὲν ᾤχετ' ἐπὶ κλυτὰ φῦλ' ἀνθρώπων·
τὸν δ' ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι δαναοῖσιν·
αὐτίκα δ' ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν·
Ἀργεῖοι καὶ δ' αὖτε μεθίεμεν ἕκτορι νίκην
πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;
ἀλλ' ὁ μὲν οὕτω φησὶ καὶ εὔχεται, οὕνεκ' ἀχιλλεὺς
νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ·
κείνου δ' οὔτι λίην ποθὴ ἔσσεται, εἴ κεν οἱ ἄλλοι
ἡμεῖς ὀτρυνώμεθ' ἀμυνέμεν ἀλλήλοισιν·
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
ἀσπίδας ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται
ἑσσάμενοι· κεφαλὰς δὲ παναίθησιν κορύθεσσι
κρύψαντες χερσίν τε τὰ μακρότατ' ἔγχε' ἑλόντες
ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδ' ἔτι φημὶ
ἕκτορα πριαμίδην μενέειν μάλα περ μεμαῶτα·
ὃς δέ κ' ἀνὴρ μενέχαρμος, ἔχει δ' ὀλίγον σάκος ὤμῳ
χείρονι φωτὶ δότω· ὁ δ' ἐν ἀσπίδι μείζονι δύτω·
Ὣς ἔφαθ'· οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον, ἠδ' ἐπίθοντο.
τοὺς δ' αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ·
τυδεΐδης ὀδυσεύς τε, καὶ ἀτρεΐδης ἀγαμέμνων·
οἰχόμενοι δ' ἐπὶ πάντας, ἀρήϊα τεύχε' ἄμειβον·
ἐσθλὰ μὲν ἐσθλὸν ἔδυνε· χέρεια δὲ χείρονι δόσκεν·
αὐτὰρ ἐπεί ῥ' ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν·

βάν ῥ' ἴμεν, ἦρχε δ' ἄρα σφιν ποσειδάων ἐνοσίχθων·
δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ·
εἴκελον ἀστεροπῇ τῷ δ' οὐ θέμις ἐστὶ μιγῆναι,
ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰχάνει ἄνδρας·
τρῶας δ' αὖθ' ἑτέρωθεν ἐκόσμει φαίδιμος ἕκτωρ·
δή ῥα τότ' αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν·
κυανοχαῖτα ποσειδάων καὶ φαίδιμος ἕκτωρ·
ἤτοι ὃ μὲν τρώεσσιν, ὃ δ' ἀργείοισιν ἀρήγων.
ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε
ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ·
οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον
ποντόθεν ὀρνύμενον πνοιῇ βορέω ἀλεγεινῇ,
οὔτε πυρὸς τόσσος τε ποτὶ βρόμος αἰθομένοιο,
οὔρεος ἐν βήσσῃς ὅτε τ' ὤρετο καιέμεν ὕλην·
οὔτ' ἄνεμος τόσσος γε ποτὶ δρυσὶν ὑψικόμοισιν
ἠπύει· ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων,
τόσση ἄρα τρώων καὶ ἀχαιῶν ἔπλετο φωνὴ
δεινὸν ἀϋσάντων, ὅτ' ἐπ' ἀλλήλοισιν ὄρουσαν·
αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος ἕκτωρ
ἔγχει· ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ οὐδ' ἀφάμαρτε·
τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην·
ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου·
τώ οἱ ῥυσάσθην τέρενα χρόα· χώσατο δ' ἕκτωρ·
ὅττι ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός·
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων·
τὸν μὲν ἔπειτ' ἀπιόντα μέγας τελαμώνιος αἴας,
χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν
πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο· τῶν ἓν ἀείρας,
στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς·
στρόμβον δ' ὣς ἔσσευε βαλὼν περὶ δ' ἔδραμε πάντῃ·

ὡς δ' ὅθ' ὑπαὶ ῥιπῆς πατρὸς διὸς ἐξερίπῃ δρῦς
πρόρριζος· δεινὴ δὲ θεείου γίνεται ὀδμὴ
ἐξ αὐτῆς· τὸν δ' οὔπερ ἔχει θράσος ὅς κεν ἴδηται
ἐγγὺς ἐών· χαλεπὸς δὲ διὸς μεγάλοιο κεραυνός·
ὣς ἔπεσ' ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι·
χειρὸς δ' ἔκβαλεν ἔγχος ἐπ' αὐτῷ δ' ἀσπὶς ἑάφθη
καὶ κόρυς· ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ·
οἱ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες ἀχαιῶν·
ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς
αἰχμάς· ἀλλ' οὔτις ἐδυνήσατο ποιμένα λαῶν
οὐτάσαι οὐδὲ βαλεῖν· πρὶν γὰρ περίβησαν ἄριστοι·
πουλυδάμας τε καὶ αἰνείας καὶ δῖος ἀγήνωρ·
σαρπηδών τ' ἀρχὸς λυκίων καὶ γλαῦκος ἀμύμων·
τῶν δ' ἄλλων οὔτις εὖ ἀκήδησεν· ἀλλὰ πάροιθεν
ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ· τὸν δ' ἄρ' ἑταῖροι
χερσὶν ἀείραντες φέρον ἐκ πόνου ὄφρ' ἵκεθ' ἵππους
ὠκέας. οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
ἕστασαν· ἡνίοχόν τε καὶ ἅρματα ποικίλ' ἔχοντες·
οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα·
ἀλλ' ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
ξάνθου δινήεντος ὃν ἀθάνατος τέκετο ζεύς,
ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονὶ, κὰδ δέ οἱ ὕδωρ
χεῦαν· ὁ δ' ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν·
ἑζόμενος δ' ἐπὶ γοῦνα κελαινεφὲς αἷμ' ἀπέμεσσεν.
αὖτις δ' ἐξοπίσω πλῆτο χθονί· κὰδ δέ οἱ ὄσσε
νὺξ ἐκάλυψε μέλαινα, βέλος δ' ἔτι θυμὸν ἐδάμνα·
ἀργεῖοι δ' ὡς οὖν ἴδον ἕκτορα νόσφι κιόντα·
μᾶλλον ἐπὶ τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης·
ἔνθα πολὺ πρώτιστος ὀϊλῆος ταχὺς αἴας·
σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι

ἠνοπίδην· ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων,
ἤνοπι βουκολέοντι παρ' ὄχθας σατνιόεντος·
τὸν μὲν ὀϊλιάδης δουρικλυτὸς ἐγγύθεν ἐλθὼν,
οὖτα κατὰ λαπάρην· ὁ δ' ἀνετράπετ', ἀμφὶ δ' ἄρ' αὐτῷ
τρῶες καὶ δαναοὶ σύναγον κρατερὴν ὑσμίνην·
τῷ δ' ἐπὶ πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ
πανθοΐδης· βάλε δὲ προθοήνορα δεξιὸν ὦμον
υἱὸν ἀρηϊλύκοιο· δι' ὤμου δ' ὄβριμον ἔγχος
ἔσχεν· ὁ δ' ἐν κονίῃσι πεσὼν, ἕλε γαῖαν ἀγοστῷ·
πουλυδάμας δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
οὐ μὰν αὖτ' ὀΐω μεγαθύμου πανθοΐδαο
χειρὸς ἄπο στιβαρῆς, ἅλιον πηδῆσαι ἄκοντα,
ἀλλά τις ἀργείων κόμισε χροΐ· καί μιν ὀΐω
αὐτῷ σκηπτόμενον κατίμεν δόμον ἄϊδος εἴσω.
Ὣς ἔφατ' ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο·
αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε,
τῷ τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα·
καρπαλίμως δ' ἀπιόντος, ἀκόντισε δουρὶ φαεινῷ·
πουλυδάμας δ' αὐτὸς μὲν, ἀλεύατο κῆρα μέλαιναν,
λικριφὶς ἀΐξας· κόμισεν δ' ἀντήνορος υἱὸς
ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον·
τόν ῥ' ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος συνεοχμῷ,
νείατον ἀστράγαλον, ἀπὸ δ' ἄμφω κέρσε τένοντε.
τοῦ δὲ πολὺ προτέρη κεφαλὴ, στόμα τε ῥῖνές τε,
οὔδει πλῆντ' ἤπερ κνῆμαι καὶ γοῦνα πεσόντος.
αἴας δ' αὖτε γέγωνεν ἀμύμονι πουλυδάμαντι
Φράζεο πουλυδάμα, καί μοι νημερτὲς ἔνισπε·
ἦρ οὐκ οὗτος ἀνὴρ προθοήνορος ἀντιπεφάσθαι
ἄξιος· οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἐξ·
ἀλλὰ κασίγνητος ἀντήνορος ἱπποδάμοιο,

ἢ παῖς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει·
ἦ ῥ' εὖ γινώσκων· τρῶας δ' ἄχος ἔλλαβε θυμόν.
ἔνθ' ἀκάμας πρόμαχον βοιώτιον οὔτασε δουρὶ,
ἀμφὶ κασιγνήτῳ βεβαώς, ὁ δ' ὕφελκε ποδοῖιν·
τῷ δ' ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας,
ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι·
οὔθην οἴοισίν γε πόνος τ' ἔσεται καὶ ὀϊζὺς
ἡμῖν· ἀλλά ποθ' ὧδε κατακτανέεσθε καὶ ὔμμες,
φράζεσθ' ὡς ὑμῖν πρόμαχος δεδμημένος εὕδει
ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ,
δηρὸν ἄτιτος ἔῃ· τῷ καί κέ τις εὔχεται ἀνὴρ,
γνωτὸν ἐνὶ μεγάροις ἄρεως ἀλκτῆρα λιπέσθαι·
Ὣς ἔφατ'· ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο·
πηνελέῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
ὁρμήθη δ' ἀκάμαντος· ὁ δ' οὐχ ὑπέμεινεν ἐρωὴν
πηνελέοιο ἄνακτος· ὁ δ' οὔτασεν ἰλιονῆα,
υἱὸν φόρβαντος πολυμήλου· τόν ῥα μάλιστα
ἑρμείας τρώων ἐφίλει, καὶ κτῆσιν ὄπασσεν·
τῷ δ' ἄρ' ὑπὸ μήτηρ μοῦνον τέκεν ἰλιονῆα,
τὸν τόθ' ὑπ' ὀφρύος οὖτα κατ' ὀφθαλμοῖο θέμεθλα,
ἐκ δ' ὦσε γλήνην· δόρυ δ' ὀφθαλμοῖο διαπρὸ
καὶ διὰ ἰνίου ἦλθεν· ὁ δ' ἕζετο χεῖρε πετάσσας
ἄμφω· πηνέλεως δ' ἐρυσσάμενος ξίφος ὀξὺ,
αὐχένα μέσσον ἔλασσεν· ἀπήραξεν δὲ χαμᾶζε,
αὐτῇ σὺν πήληκι κάρη· ἔτι δ' ὄβριμον ἔγχος
ἦεν ἐν ὀφθαλμῷ· ὁ δὲ φῆ κώδειαν ἀνασχών.
πέφραδέ τε τρώεσσι, καὶ εὐχόμενος ἔπος ηὔδα·
εἰπέμεναί μοι τρῶες ἀγαυοῦ ἰλιονῆος,
πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·
οὐ δὲ γὰρ ἡ προμάχοιο δάμαρ ἀλεγηνορίδα,

ἀνδρὶ φίλῳ ἐλθόντι γανύσεται ὁππότε κεν δὴ
ἐκ τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι ἀχαιῶν.
Ὣς φάτο· τοὺς δ' ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν·
πάπτηνεν δ' ἕκαστος ὅποι φύγοι αἰπὺν ὄλεθρον·
Ἔσπετε νῦν μοι μοῦσαι ὀλύμπια δώματ' ἔχουσαι,
ὅς τις δὴ πρῶτος βροτόεντ' ἀνδράγρι' ἀχαιῶν·
ἤρατ'· ἐπεί ῥ' ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος·
αἴας ῥα πρῶτος τελαμώνιος ὕρτιον οὖτα,
γυρτιάδην μυσῶν ἡγήτορα καρτεροθύμων·
φάλκην δ' ἀντίλοχος καὶ μέρμερον ἐξενάριξεν·
μηριόνης δὲ μόρυν τε, καὶ ἱπποτίωνα κατέκτα·
τεῦκρος δὲ προθόωνά τ' ἐνήρατο καὶ περιφήτην·
ἀτρείδης δ' ἄρ' ἔπειθ', ὑπερήνορα ποιμένα λαῶν,
οὖτα κατὰ λαπάρην· διὰ δ' ἔντερα χαλκὸς ἄφυσσε
δῃώσας· ψυχὴ δὲ κατ' οὐταμένην ὠτειλὴν
ἔσσυτ' ἐπειγομένη· τὸν δὲ σκότος ὄσσε κάλυψε·
πλείστους δ' αἴας ἕλεν ὀϊλῆος ταχὺς υἱός·
οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν
ἀνδρῶν τρεσσάντων, ὅτε τε ζεὺς ἐν φόβον ὄρσῃ·

ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Ο. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

ζ Ευς ἐγερθεὶς καὶ θεασάμενος τοὺς τρῶας νικωμένους, ἥραν ἐπιπλήσσει· καὶ ἶριν μεταπέμπει πρὸς ποσειδῶνα κελεύων ἀφίστασθαι τοῦ πολέμου· ἀπόλλωνα δὲ, ὅπως ἀναρρώσῃ τὸν ἕκτορα· ὃς ἀναλαβὼν αἰγίδα, τοὺς ἕλληνας εἰς φυγὴν τρέπει· καὶ μέχρι τῶν νεῶν συνδιωχθέντων· αἴας ὁ τελαμώνιος πολλοὺς ἀναιρεῖ τῶν πολεμίων, τοὺς ταῖς ναυσὶ πῦρ ἐπιφέροντας·

Ο. κρονίδης κεχόλωται ποσειδάωνι καὶ ἥρῃ.

α Υτὰρ ἐπεὶ διάτε σκόλοπας καὶ
τάφρον ἔβησαν
φεύγοντες, πολλοὶ δὲ δάμεν δα-
ναῶν ὑπὸ χερσίν·
οἱ μὲν δὴ παρ᾽ ὄχεσφιν ἐρητύοντο μένοντες,
χλωροὶ ὑπαὶ δέους πεφοβημένοι· ἔγρετο δὲ ζεὺς
ἴδης ἐν κορυφῇσι· παρὰ χρυσοθρόνου ἥρης·
στῆ δ᾽ ἄρ᾽ ἀναΐξας ἴδε δὲ τρῶας καὶ ἀχαιούς·
τοὺς μὲν ὀρινομένους τοὺς δὲ κλονέοντας ὄπισθεν
ἀργείους· μετὰ δέ σφι ποσειδάωνα ἄνακτα·
ἕκτορα δ᾽ ἐν πεδίῳ ἴδε κείμενον· ἀμφὶ δ᾽ ἑταῖροι
εἵαθ᾽ ὁ δ᾽ ἀργαλέῳ ἔχετ᾽ ἄσθματι κῆρ ἀπινύων·
αἷμ᾽ ἐμέων· ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ᾽ ἀχαιῶν·
τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
δεινὰ δ᾽ ὑπόδρα ἰδὼν ἥρην πρὸς μῦθον ἔειπεν·
ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος ἥρη·
ἕκτορα δῖον ἔπαυσε μάχης ἐφόβησε δὲ λαούς·
οὐ μὰν οἶδ᾽ εἰ αὖτε, κακορραφίης ἀλεγεινῆς
πρώτη ἐπαύρηαι· καί σε πληγῇσιν ἱμάσσω·
ἦ οὐ μέμνῃ ὅτε τ᾽ ἐκρέμω ὑψόθεν ἐκ δὲ ποδοῖιν
ἄκμονας ἧκα δύω περὶ χερσὶ δὲ δεσμὸν ἴηλα
χρύσεον ἄρρηκτον· σὺ δ᾽ ἐν αἰθέρι καὶ νεφέλῃσιν
ἐκρέμω ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν ὄλυμπον·
λῦσαι δ᾽ οὐκ ἐδύναντο· παρασταδόν· ὃν δὲ λάβοιμι
ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ· ὄφρ᾽ ἂν ἵκηται

γῆν

γῆν ὀλιγηπελέων· ἐμὲ δ' οὐδ' ὧς θυμὸς ἀνίει
ἀζηχὴς ὀδύνη ἡρακλῆος θείοιο·
τὸν σὺ ξὺν βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας
πέμψασ' ἐπ' ἀτρύγετον πόντον κακὰ μητιόωσα·
καί μιν ἔπειτα κόωνδ' εὖ ναιομένην ἀπένεικας·
τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις
ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα·
τῶν σ' αὖτις μνήσω ἵν' ἀπολλήξῃς ἀπατάων·
ὄφρ' εἰδῇς ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,
ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μ' ἀπάτησας·
Ὣς φάτο· ῥίγησεν δὲ βοῶπις πότνια ἥρη·
καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα·
ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
καὶ τὸ κατειβόμενον στυγὸς ὕδωρ, ὅς τε μέγιστος
ὅρκος, δεινότατός τε πέλει μακάρεσσι θεοῖσι·
σή θ' ἱερὴ κεφαλὴ, καὶ νωΐτερον λέχος αὐτῶν
κουρίδιον· τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι·
μὴ δι' ἐμὴν ἰότητα ποσειδάων ἐνοσίχθων,
πημαίνει τρῶάς τε, καὶ ἕκτορα τοῖσι δ' ἀρήγει·
ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει·
τειρομένους δ' ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν ἀχαιούς·
αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην,
τῇ ἴμεν, ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύοις
Ὣς φάτο· μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
εἰ μὲν δὴ σύ γ' ἔπειτα βοῶπις πότνια ἥρη,
ἶσον ἐμοὶ φρονέουσα μετ' ἀθανάτοισι καθίζοις,
τῷ κεν ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,
αἶψα μεταστρέψειε νόον μετὰ σὸν, καὶ ἐμὸν κῆρ·
ἀλλ' εἰ δή ῥ' ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,

ἔρχεο νῦν μετὰ φῦλα θεῶν καὶ δεῦρο κάλεσσον·
ἶριν τ' ἐλθέμεναι· καὶ ἀπόλλωνα κλυτότοξον,
ὄφρ' ἣ μὲν μετὰ λαὸν ἀχαιῶν χαλκοχιτώνων
ἔλθῃ· καὶ εἴπῃσι ποσειδάωνι ἄνακτι,
παυσάμενον πολέμοιο, τὰ ἃ πρὸς δώμαθ' ἱκέσθαι·
ἕκτορα δ' ὀτρύνῃσι μάχην ἐς, φοῖβος ἀπόλλων
αὖτις δ' ἐμπνεύσῃσι μένος, λελάθῃ δ' ὀδυνάων·
αἳ νῦν μιν τείρουσι κατὰ φρένας· αὐτὰρ ἀχαιοὺς
αὖτις ἀποστρέψῃσιν· ἀνάλκιδα φύζαν ἐνόρσας
φεύγοντες δ' ἐν νηυσὶ πολυκλήϊσι, πέσωσι
πηλεΐδεω ἀχιλῆος· ὃ δ' ἀνστήσει ὃν ἑταῖρον·
πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος ἕκτωρ,
ἰλίου προπάροιθε πολέας ὀλέσαντ' αἰζηοὺς
τοὺς ἄλλους· μετὰ δ' υἱὸν ἐμὸν σαρπηδόνα δῖον·
τοῦ δὲ χολωσάμενος κτενεῖ ἕκτορα δῖος ἀχιλλεύς·
ἐκ τοῦ δ' ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν,
αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κ' ἀχαιοὶ,
ἴλιον αἰπὺ ἕλοιεν, ἀθηναίης διὰ βουλάς·
τὸ πρὶν δ' οὔτ' ἂρ ἐγὼ παύσω χόλον, οὔτέ τιν' ἄλλον
ἀθανάτων, δαναοῖσιν ἀμυνέμεν ἐνθάδ' ἐάσω,
πρίν γε τὸ πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ·
ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δ' ἐπένευσα κάρητι
ἤματι τῷ, ὅτ' ἐμεῖο θεὰ θέτις ἥψατο γούνων,
λισσομένη τιμῆσαι ἀχιλλῆα πτολίπορθον·
Ὣς ἔφατ' οὐδ' ἀπίθησε θεὰ λευκώλενος ἥρη·
βῆ δὲ κατ' ἰδαίων ὀρέων ἐς μακρὸν ὄλυμπον·
ὡς δ' ὅτ' ἂν ἀΐξῃ νόος ἀνέρος ὅς τ' ἐπὶ πολλὴν
γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ
ἔνθ' εἴην ἢ ἔνθα μενοινήσῃσί τε πολλά,
ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια ἥρη·

ἵκετο δ' αἰπὺν ὄλυμπον· ὁμηγερέεσσι δ' ἐπῆλθεν
ἀθανάτοισι θεοῖσι διὸς δόμῳ· οἱ δὲ ἰδόντες,
πάντες ἀνήϊξαν, καὶ δεικανόωντο δέπασσιν,
ἡ δ' ἄλλους μὲν ἔασε· θέμιστι δὲ καλλιπαρήῳ·
δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα·
καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα·
ἥρη· τίπτε βέβηκας ἀτυζομένη δὲ ἔοικας;
ἦ μάλα δή σε φόβησε κρόνου πάϊς, ὅς τοι ἀκοίτης
Τὴν δ' ἠμείβετ' ἔπειτα θεὰ λευκώλενος ἥρη·
μή με θεὰ θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτή,
οἷος ἐκείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής·
ἀλλὰ σύγ' ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης·
ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν,
οἷα ζεὺς κακὰ ἔργα πιφαύσκεται, οὐδέ τι φημὶ
πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν,
οὔτε θεοῖς, εἴπερ τις νῦν δαίνυται εὔφρων·
ἡ μὲν ἄρ' ὣς εἰποῦσα, καθέζετο πότνια ἥρη·
ὤχθησαν δ' ἀνὰ δῶμα διὸς θεοί· ἡ δ' ἐγέλασσε
χείλεσιν· οὐδὲ μέτωπον ἐπ' ὀφρύσι κυανέῃσιν
ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·
Νήπιοι· οἳ ζηνὶ μενεαίνομεν ἀφρονέοντες,
ἢ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες,
ἢ ἔπει, ἠὲ βίῃ· ὁ δ' ἀφήμενος οὐκ ἀλεγίζει
οὐδ' ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι
κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος·
τῷ ἔχετ' ὅττι κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.
ἤδη γὰρ νῦν ἔλπομ' ἄρηΐ γε πῆμα τετύχθαι.
υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν
ἀσκάλαφος· τόν φησιν ὃν ἔμμεναι ὄβριμος ἄρης·
Ὣς ἔφατ'· αὐτὰρ ἄρης θαλερὼ πεπλήγετο μηρὼ·

χερσὶ καταπρηνέσσ'· ὀλοφυρόμενος δὲ προσηύδα·
μὴ νῦν μοι νεμεσήσετ' ὀλύμπια δώματ' ἔχοντες,
τίσασθαι φόνον υἷος ἰόντ' ἐπὶ νῆας ἀχαιῶν·
εἴπερ μοι καὶ μοῖρα διὸς πληγέντι κεραυνῷ.
κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ' αἵματι καὶ κονίῃσιν·
Ὣς φάτο· καί ῥ' ἵππους κέλετο, δεῖμόν τε, φόβον τε
ζευγνύμεν· αὐτὸς δ' ἔντε' ἐδύσετο παμφανόωντα·
ἔνθα κέτις μείζων τε καὶ ἀργαλεώτερος ἄλλος,
πὰρ διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη·
εἰ μὴ ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν·
ὦρτο δὶ ἐκ προθύρου· λίπε δὲ θρόνον ἔνθα θάασσε·
τοῦ δ' ἀπὸ μὲν κεφαλῆς κόρυθ' εἵλετο· καὶ σάκος ὤμων·
ἔγχος δ' ἔστησε στιβαρῆς ἐκ χειρὸς ἑλοῦσα
χάλκεον· ἣ δ' ἐπέεσσι καθάπτετο θοῦρον ἄρηα·
μαινόμενε φρένας ἠλεὲ διέφθορας ἦ νύ τοι αὔτως
οὔατ' ἀκουέμεν ἐστί· νόος δ' ἀπόλωλε καὶ αἰδώς.
οὐκ ἀΐεις ἅ τε φησὶ θεὰ λευκώλενος ἥρη·
ἣ δὴ νῦν πὰρ ζηνὸς ὀλυμπίου εἰλήλουθεν·
ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ,
ἂψ ἴμεν οὔλυμπόνδε καὶ ἀχνύμενός περ ἀνάγκῃ;
αὐτὰρ ὁ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι·
αὐτίκα γὰρ τρῶας μὲν ὑπερθύμους καὶ ἀχαιοὺς
λείψει· ὁ δ' ἡμέας εἶσι κυδοιμήσων ἐς ὄλυμπον·
μάρψει δ' ἑξείης ὅς τ' αἴτιος· ὅς τε καὶ οὐκί.
τῷ σ' αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·
ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων,
ἢ πέφατ' ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ
πάντων ἀνθρώπων ῥῦσθαι, γενεήν τε τόκον τε·
Ὣς εἰποῦσ', ἵδρυσε θρόνῳ ἔνι θοῦρον ἄρηα·
ἥρη δ' ἀπόλλωνα καλέσσατο δώματος ἐκτός,

Ἶρίν θ', ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι·
καί σφεας φωνήσασ' ἔπεα πτερόεντα προσηύδα·
Ζεὺς σφὼ εἰς Ἴδην κέλετ' ἐλθέμεν ὅττι τάχιστα·
αὐτὰρ ἐπὴν ἔλθητε Διός τ' εἰς ὦπα ἴδησθε,
ἔρδειν ὅ,ττι κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ·
ἡ μὲν ἄρ ὣς εἰποῦσα, πάλιν κίε πότνια Ἥρη·
ἕζετο δ' εἰνὶ θρόνῳ· τὼ δ' ἀΐξαντε πετέσθην·
Ἴδην δ' ἵκανον πολυπίδακα μητέρα θηρῶν·
εὗρον δ' εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ
ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο·
τὼ δὲ πάροιθ' ἐλθόντε Διὸς νεφεληγερέταο,
στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ·
ὅττι οἱ ὦκ' ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην·
Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·
Βάσκ' ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι
πάντα τάδ' ἀγγεῖλαι· μὴ δὲ ψευδάγγελος εἶναι·
παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πολέμοιο
ἔρχεσθαι μετὰ φῦλα θεῶν· ἢ εἰς ἅλα δῖαν·
εἰ δέ μοι οὐκ ἐπέεσι πεπείσεται, ἀλλ' ἀλογήσει·
φραζέσθω δ' ἤπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν,
μή μ' οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ
μεῖναι· ἐπεὶ ἕο φημὶ βίῃ πολὺ φέρτερος εἶναι,
καὶ γενεῇ πρότερος· τοῦ δ' οὐκ ὄθεται φίλον ἦτορ
ἶσον ἐμοὶ φᾶσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι·
Ὣς ἔφατ'· οὐδ' ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις·
βῆ δὲ κατ' Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν·
ὡς δ' ὅταν ἐκ νεφέων πτῆται νιφὰς, ἠὲ χάλαζα
ψυχρὴ ὑπαὶ ῥιπῆς αἰθρηγενέος Βορέαο,
ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις·
ἀγχοῦ δ' ἱσταμένη, προσέφη κλυτὸν ἐννοσίγαιον·

ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα·
ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο·
παυσάμενόν σ' ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο·
ἔρχεσθ' ἢ μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν·
εἰ δ' οἱ οὐκ ἐπέεσσ' ἐπιπείσεαι ἀλλ' ἀλογήσεις·
ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίζων
ἐνθάδ' ἐλεύσεσθαι· σὲ δ' ὑπεξαλέασθαι ἄνωγει
χεῖρας· ἐπεὶ σέο φησὶ βίῃ πολυφέρτερος εἶναι·
καὶ γενεῇ πρότερος· σὸν δ' οὐκ ὄθεται φίλον ἦτορ
ἶσον οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι·
Τὴν δὲ μέγ' ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·
ὢ πόποι· ἦ ῥ' ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν,
εἴ μ' ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει·
τρεῖς γάρ τ' ἐκ κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκε ῥέη·
ζεὺς καὶ ἐγώ, τρίτατος δ' ἀΐδης ἐνέροισιν ἀνάσσων·
τριχθὰ δὲ πάντα δέδασται· ἕκαστος δ' ἔμμορε τιμῆς·
ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ
παλλομένων· ἀΐδης δ' ἔλαχεν ζόφον ἠερόεντα·
ζεὺς δ' ἔλαχ' οὐρανὸν εὐρὺν αἰθέρι καὶ νεφέλῃσι·
γαῖα δ' ἔτι ξυνὴ πάντων καὶ μακρὸς ὄλυμπος·
τῷ ῥα καὶ οὔτι διὸς βέομαι φρεσίν· ἀλλὰ ἕκηλος
καὶ κρατερός περ ἐών, μενέτω τριτάτῃ ἐνὶ μοίρῃ·
χερσὶ δὲ μήτι με πάγχυ κακὸν ὣς δειδισσέσθω·
θυγατέρεσι γάρ τε καὶ υἱάσι κέρδιον εἴη·
ἐκπάγλοις ἐπέεσιν ἐνισσέμεν οὓς τέκεν αὐτὸς·
οἵ ἕθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ·
Τὸν δ' ἠμείβετ' ἔπειτα ποδήνεμος ὠκέα ἶρις·
οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα·
τόνδε φέρω διὶ μῦθον ἀπηνέα τε· κρατερόν τε;
ἦ τι μεταστρέψεις· στρεπταὶ μέν τε φρένες ἐσθλῶν·

οἶσθ' ὡς πρεσβυτέροισιν ἐρινύες αἰὲν ἕπονται.
Τὴν δ' αὖτε προσέειπε ποσειδάων ἐνοσίχθων·
ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
ἐσθλὸν καὶ τὸ τέτυκται, ὅτ' ἄγγελος αἴσιμα εἰδῇ.
ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,
ὁππότ' ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ
νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.
ἀλλ' ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω.
ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·
αἴ κεν ἄνευ ἐμέθεν καὶ ἀθηναίης ἀγελείης,
ἥρης, ἑρμείω τε, καὶ ἡφαίστοιο ἄνακτος,
ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδ' ἐθελήσει
ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος ἀργείοισιν,
ἴστω τοῦθ' ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.
Ὣς εἰπὼν, λίπε λαὸν ἀχαιϊκὸν ἐννοσίγαιος·
δῦνε δὲ πόντον ἰών· πόθεσαν δ' ἥρωες ἀχαιοί.
καὶ τότ' ἀπόλλωνα προσέφη νεφεληγερέτα ζεύς·
ἔρχεο νῦν φίλε φοῖβε μεθ' ἕκτορα χαλκοκορυστήν.
ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος
οἴχεται εἰς ἅλα δῖαν, ἀλευάμενος χόλον αἰπὺν
ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,
οἵπερ νέρτεροί εἰσι θεοὶ, κρόνον ἀμφὶς ἐόντες.
ἀλλὰ τόδ' ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ
ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε
χεῖρας ἐμάς· ἐπεὶ οὔ κεν ἀνιδρωτί γ' ἐτελέσθη.
ἀλλὰ σύ γ' ἐν χείρεσσι λάβ' αἰγίδα θυσανόεσσαν·
τὴν μάλ' ἐπισσείων, φοβέειν ἥρωας ἀχαιούς.
σοὶ δ' αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος ἕκτωρ·
τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρ' ἂν ἀχαιοὶ
φεύγοντες νῆάς τε καὶ ἑλλήσποντον ἵκωνται.

κεῖθεν δ' αὐτὸς ἐγὼ φράσομαι ἔργον τε, ἔπος τε,
ὥς κε καὶ αὖτις ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.
Ὣς ἔφατ'· οὐδ' ἄρα πατρὸς ἀνηκούστησεν ἀπόλλων.
βῆ δὲ κατ' ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς
ὠκέϊ φασσοφόνῳ, ὅς τ' ὤκιστος πετεηνῶν,
εὗρ' υἱὸν πριάμοιο δαΐφρονος ἕκτορα δῖον,
ἥμενον οὐδ' ἔτι κεῖτο, νέον δ' ἐσαγείρατο θυμόν.
ἀμφὶ ἓ γινώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς
παύετ' ἐπεί μιν ἔγειρε διὸς νόος αἰγιόχοιο.
ἄγχου δ' ἱστάμενος προσέφη ἑκάεργος ἀπόλλων.
ἕκτορ υἱὲ πριάμοιο τί ἢ δὲ σὺ νόσφιν ἀπ' ἄλλων
ἧσ' ὀλιγηπελέων, ἦ πού τί σε κῆδος ἱκάνει.
Τὸν δ' ὀλιγοδρανέων προσέφη κορυθαιόλος ἕκτωρ.
τίς δὲ σὺ ἐσσὶ φέριστε θεῶν ὅς μ' εἴρεαι ἄντην
οὐκ ἀΐεις ὅ με νηυσὶν ἐπὶ πρύμνῃσιν ἀχαιῶν
οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν αἴας
χερμαδίῳ πρὸς στῆθος· ἔπαυσε δὲ θούριδος ἀλκῆς.
καὶ δὴ ἔγωγ' ἐφάμην νέκυας καὶ δῶμ' ἀΐδαο
ἤματι τῷ δ' ὄψεσθαι ἐπεὶ φίλον ἄϊον ἦτορ.
Τὸν δ' αὖτε προσέειπεν ἄναξ ἑκάεργος ἀπόλλων.
θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα κρονίων
ἐξ ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν
φοῖβον ἀπόλλωνα χρυσάορον· ὅς σε πάρος περ
ῥύομ'· ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.
ἀλλ' ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι.
νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους.
αὐτὰρ ἐγὼ προπάροιθε κιὼν, ἵπποισι κέλευθον
πᾶσαν λειανέω, τρέψω δ' ἥρωας ἀχαιούς.
Ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.
ὡς δ' ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ

δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει· ἀμφὶ δὲ χαῖται
ὤμοις ἀΐσσονται ὁ δ' ἀγλαΐηφι πεποιθὼς
ῥίμφα ἑ γοῦνα φέρει μετά τ' ἤθεα καὶ νομὸν ἵππων·
ὣς ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ' ἐνώμα·
ὀτρύνων ἱππῆας ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν·
οἱ δ' ὥς τ' ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
ἐσσεύοντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,
τὸν μέν τ' ἠλίβατος πέτρη· καὶ δάσκιος ὕλη
εἰρύσατ' οὐδ' ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·
τῶν δέ θ' ὑπαὶ ἰαχῆς ἐφάνη λῖς ἠϋγένειος
εἰς ὁδὸν· αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας,
ὣς δαναοὶ εἵως μὲν ὁμιλαδὸν αἰὲν ἕποντο·
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·
αὐτὰρ ἐπεὶ ἴδον ἕκτορ' ἐποιχόμενον στίχας ἀνδρῶν·
τάρβησαν· πᾶσι δὲ παραὶ ποσὶ κάππεσε θυμός·
τοῖσι δ' ἔπειτ' ἀγόρευε θόας ἀνδραίμονος υἱὸς
αἰτωλῶν ὄχ' ἄριστος ἐπιστάμενος μὲν ἄκοντι,
ἐσθλὸς δ' ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι ἀχαιῶν
νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·
ὅσφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
ὢ πόποι· ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι·
οἷον δ' αὖτ' ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας
ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου·
χερσὶν ὑπ' αἴαντος θανέειν τελαμωνιάδαο·
ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν
ἕκτορ' ὃ δὴ πολλῶν δαναῶν ὑπὸ γούνατ' ἔλυσεν·
ὣς καὶ νῦν ἔσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε
ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν·

ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι·
αὐτοὶ δ' ὅσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθ' εἶναι,
στήομεν· εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες·
δούρατ' ἀνασχόμενοι· τὸν δ' οἴω καὶ μεμαῶτα
θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον·
Ὣς ἔφαθ' οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο·
οἱ μὲν ἄρ' ἀμφ' αἴαντα· καὶ ἰδομενῆα ἄνακτα,
τεῦκρον· μηριόνην τε μέγην τ' ἀτάλαντον ἄρηϊ·
ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες·
ἕκτορι καὶ τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσω
ἡ πληθὺς ἐπὶ νῆας ἀχαιῶν ἀπονέοντο·
τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δ' ἄρ' ἕκτωρ
μακρὰ βιβάς· πρόσθεν δὲ κί' αὐτοῦ φοῖβος ἀπόλλων·
εἱμένος ὤμοιιν νεφέλην· ἔχε δ' αἰγίδα θοῦριν·
δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ'· ἣν ἄρα χαλκεὺς
ἥφαιστος διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν·
τὴν ἄρ' ὅ γ' ἐν χείρεσσιν ἔχων, ἡγήσατο λαῶν·
ἀργεῖοι δ' ὑπέμειναν ἀολλέες· ὦρτο δ' ἀϋτὴ
ὀξεῖ' ἀμφοτέρωθεν· ἀπὸ νευρῆφι δ' ὀϊστοὶ,
θρῶσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν,
ἄλλα μὲν ἐν χροῒ πήγνυτ' ἀρηϊθόων αἰζηῶν·
πολλὰ δὲ καὶ μεσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν
ἐν γαίῃ ἵσταντο· λιλαιόμενα χροὸς ἆσαι·
ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ' ἀτρέμα φοῖβος ἀπόλλων·
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο· πῖπτε δὲ λαός·
αὐτὰρ ἐπεὶ κατένωπα ἰδὼν δαναῶν ταχυπώλων·
σεῖσ' ἐπὶ δ' αὐτὸς ἄϋσε μάλα μέγα· τοῖσι δὲ θυμὸν
ἐν στήθεσσιν ἔθελξεν· λάθοντο δὲ θούριδος ἀλκῆς·
οἱ δ' ὥς τ' ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγ' οἰῶν

θῆρε δύω κλονέουσι μελαίνης νυκτὸς ἀμολγῷ
ἐλθόντ' ἐξαπίνης σημάντορος οὐ παρεόντος.
ὣς ἐφόβηθεν ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ ἀπόλλων
ἧκε φόβον· τρωσὶ δὲ καὶ ἕκτορι κῦδος ὄπαζεν.
ἔνθα δ' ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης·
ἕκτωρ μὲν στιχίον τε καὶ ἀρκεσίλαον ἔπεφνε·
τὸν μὲν βοιωτῶν ἡγήτορα χαλκοχιτώνων·
τὸν δὲ, μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·
αἰνείας δὲ μέδοντα καὶ ἴασον ἐξενάριξεν.
ἤτοι ὁ μὲν νόθος υἱὸς οἰλῆος θέοιο,
ἔσκε μέδων· αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
ἐν φυλάκῃ γαίης ἄπο πατρίδος· ἄνδρα κατακτάς·
γνωτὸν μητρυιῆς ἐριώπιδος· ἣν ἔχ' οἰλεύς·
ἴασος αὖτ' ἀρχὸς μὲν ἀθηναίων ἐτέτυκτο·
υἱὸς δὲ σφήλοιο καλέσκετο βουκολίδαο·
μηκιστῆ δ' ἕλε πουλυδάμας· ἐχίον δὲ πολίτης
πρώτῃ ἐν ὑσμίνῃ· κλόνιον δ' ἕλε δῖος ἀγήνωρ·
δηΐοχον δὲ πάρις βάλε νείατον ὦμον ὄπισθε,
φεύγοντ' ἐν προμάχοισι· διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν·
ὄφρ' οἱ τοὺς ἐνάριζον ἀπ' ἔντεα· τόφρα δ' ἀχαιοὶ
τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ·
ἔνθα καὶ ἔνθα φέβοντο· δύοντο δὲ τεῖχος ἀνάγκῃ·
ἕκτωρ δὲ τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
νηυσὶν ἐπισσεύεσθαι· ἐᾶν δ' ἔναρα βροτόεντα·
ὃν δ' ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω·
αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε
γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα·
ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο·
ὣς εἰπὼν· μάστιγι κατωμαδὸν ἤλασεν ἵππους·
κεκλόμενος τρώεσσι κατὰ στίχας· οἱ δὲ σὺν αὐτῷ

πάντες ὁμοκλήσαντες, ἔχον ἐρυσάρματας ἵππους
ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων
ῥεῖ' ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων
ἐς μέσον κατέβαλλε· γεφύρωσεν δὲ κέλευθον
μακρὴν ἠδ' εὐρεῖαν ὅσον τ' ἐπὶ δουρὸς ἐρωὴ
γίνεται, ὁππότ' ἀνὴρ σθένεος πειρώμενος ἥσει·
τῇ ῥ' οἵ γε προχέοντο φαλαγγηδόν· πρὸ δ' Ἀπόλλων
αἰγίδ' ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν,
ῥεῖα μάλ' ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης·
ὅς τ' ἐπεὶ οὖν ποιήσει ἀθύρματα νηπιέῃσιν
ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων·
ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν,
σύγχεας Ἀργείων· αὐτοῖσι δὲ φύζαν ἐνῶρσας·
ὣς οἱ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες·
ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
χεῖρας ἀνίσχοντες μεγάλ' εὐχετόωντο ἕκαστος·
νέστωρ αὖτε μάλιστα γερήνιος οὖρος ἀχαιῶν,
εὔχετο χεῖρ' ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα.
Ζεῦ πάτερ· εἴ ποτέ τις τοι ἐν ἄργεϊ περ πολυπύρῳ,
ἢ βοὸς ἢ οἰὸς· κατὰ πίονα μηρία καίων
εὔχετο νοστῆσαι· σὺ δ' ὑπέσχεο καὶ κατένευσας,
τῶν μνῆσαι· καὶ ἄμυνον ὀλύμπιε νηλεὲς ἦμαρ·
μηδ' οὕτω τρώεσσιν ἔα δάμνασθαι ἀχαιούς·
Ὣς ἔφατ' εὐχόμενος· μέγα δ' ἔκτυπε μητίετα Ζεύς·
ἀράων ἀΐων νηληϊάδαο γέροντος·
τρῶες δ' ὡς ἐπύθοντο διὸς νόον αἰγιόχοιο,
μᾶλλον ἐπ' ἀργείοισι θόρον· μνήσαντο δὲ χάρμης·
οἱ δ' ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο
νηὸς ὑπὲρ τοίχων καταβήσεται ὁππότ' ἐπείγῃ
ἲς ἀνέμου· ἡ γάρ τε μάλιστά γε κύματ' ὀφέλλει,

Ὣς τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον·
ἵππους δ' εἰσελάσαντες, ἐπὶ πρύμνῃσι μάχοντο,
ἔγχεσιν ἀμφιγύοισιν αὐτοσχεδόν· οἱ μὲν ἀφ' ἵππων,
οἱ δ' ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες,
μακροῖσι ξυστοῖσι τά ῥά σφ' ἐπὶ νηυσὶν ἔκειτο
ναύμαχα κολλήεντα· κατὰ στόμα εἱμένα χαλκῷ.
πάτροκλος δ' εἵως μὲν ἀχαιοί τε τρῶές τε
τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,
τόφρ' ὅγ' ἐνὶ κλισίῃ ἀγαπήνορος εὐρυπύλοιο,
ἧστό τε καὶ τὸν ἔτερπε λόγοις· ἐπὶ δ' ἕλκεϊ λυγρῷ
φάρμακ' ἀκήματ' ἔπασσε, μελαινάων ὀδυνάων·
αὐτὰρ ἐπειδὴ τεῖχος ἐπεσσυμένους ἐνόησεν
τρῶας· ἀτὰρ δαναῶν γίνετ' ἰαχή τε φόβος τε,
ᾤμωξέν τ' ἄρ ἔπειτα καὶ ὢ πεπλήγετο μηρώ·
χερσὶ καταπρηνέσσ'· ὀλοφυρόμενος δ' ἔπος ηὔδα·
Εὐρύπυλ' οὐκέτι τοι δύναμαι χατέοντί περ ἔμπης·
ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν·
ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω· αὐτὰρ ἔγωγε
σπεύσομαι ἐς ἀχιλῆα, ἵν' ὀτρύνω πολεμίζειν·
τίς δ' οἶδ' εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω
παρειπών· ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου·
Τὸν μὲν ἄρ ὣς εἰπόντα, πόδες φέρον· αὐτὰρ ἀχαιοὶ
τρῶας ἐπερχομένους μένον ἔμπεδον· οὐδὲ δύναντο
παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·
οὔτέ ποτε τρῶες δαναῶν ἐδύναντο φάλαγγας
ῥηξάμενοι κλισίῃσι μιγήμεναι, οὐδὲ νέεσσιν·
ἀλλ' ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει
τέκτονος ἐν παλάμῃσι δαήμονος ὅς ῥά τε πάσης
εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν ἀθήνης·
ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·

ἄλλοι δ' ἀμφ' ἄλλῃσι μάχην ἐμάχοντο νέεσιν·
ἕκτωρ δ' ἄντ' αἴαντος ἐέσατο κυδαλίμοιο·
τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον· οὐδ' ἐδύναντο
οὔθ' ὁ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆας·
οὔθ' ὁ τὸν ἂψ ὤσασθαι ἐπεί ῥ' ἐπέλασσέ γε δαίμων·
ἔνθ' υἷα κλυτίοιο καλήτορα φαίδιμος αἴας
πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί·
δούπησεν δὲ πεσών· δαλὸς δέ οἱ ἔκπεσε χειρός·
ἕκτωρ δ' ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσι
ἐν κονίῃσι πεσόντα νηὸς προπάροιθε μελαίνης·
τρωσί τε καὶ λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας
Τρῶες· καὶ λύκιοι καὶ δάρδανοι ἀγχιμαχηταί·
μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε·
ἀλλ' υἷα κλυτίοιο σαώσατε, μή μιν ἀχαιοί
τεύχεα συλήσωσι, νεῶν ἐν ἀγῶνι πεσόντα.
Ὣς εἰπὼν αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·
τοῦ μὲν ἅμαρθ'· ὁ δ' ἔπειτα λυκόφρονα μάστορος υἱὸν
αἴαντος θεράποντα κυθήριον, ὅς ῥα παρ' αὐτῷ
ναῖ', ἐπεὶ ἄνδρα κατέκτα κυθήροισι ζαθέοισιν,
τόν ῥ' ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ,
ἑσταότ' ἄγχ' αἴαντος· ὁ δ' ὕπτιος ἐν κονίῃσι
νηὸς ἀπὸ πρύμνης χαμάδις πέσε· λῦντο δὲ γυῖα·
αἴας δ' ἐρρίγησεν, κασίγνητον δὲ προσηύδα.
Τεῦκρε πέπον, δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος
μαστορίδης, ὃν νῶϊ κυθηρόθεν ἔνδον ἐόντα,
ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισιν·
τὸν δ' ἕκτωρ μεγάθυμος ἀπέκτανε· ποῦ νύ τοι ἰοί
ὠκύμοροι καὶ τόξον, ὅ, τοι πόρε φοῖβος ἀπόλλων·
Ὣς φάθ'· ὁ δὲ ξυνέηκε· θέων δέ οἱ ἄγχι παρέστη,
τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην

ἰοδόκον· μάλα δ' ὦκα βέλη τρώεσσιν ἐφίει.
καί ῥ' ἔβαλε κλεῖτον πεισήνορος ἀγλαὸν υἱόν.
πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ πανθοΐδαο,
ἡνία χερσὶν ἔχοντα· ὁ μὲν πεπόνητο καθ' ἵππους·
τῇ γὰρ ἔχ' ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες,
ἕκτορι καὶ τρώεσσι χαριζόμενος. τάχα δ' αὐτῷ
ἦλθε κακὸν, τό οἱ οὔτις ἐρύκακεν ἱεμένων περ.
αὐχένι γάρ οἱ ὄπισθεν πολύστονος ἔμπεσεν ἰός·
ἤριπε δ' ἐξ ὀχέων· ὑπερώησαν δέ οἱ ἵπποι,
κεῖν' ὄχεα κροτέοντες· ἄναξ δ' ἐνόησε τάχιστα
πουλυδάμας· καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.
τοὺς μὲν ὅγ' ἀστυνόῳ προτιάονος υἱεῖ, δῶκε·
πολλὰ δ' ἐπώτρυνε σχεδὸν ἴσχειν εἰσορόωντα,
ἵππους. αὐτὸς δ' αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
τεῦκρος δ' ἄλλον ὀϊστὸν ἐφ' ἕκτορι χαλκοκορυστῇ
αἴνυτο. καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν ἀχαιῶν
εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.
ἀλλ' οὐ λῆθε διὸς πυκινὸν νόον· ὅς ῥ' ἐφύλασσεν
ἕκτορ' ἀτὰρ τεῦκρον τελαμώνιον εὖχος ἀπηύρα.
ὅς οἱ ἐϋστροφέα νευρὴν ἐν ἀμύμονι τόξῳ,
ῥῆξ' ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ
ἰὸς χαλκοβαρής· τόξον δέ οἱ ἔκπεσε χειρός.
τεῦκρος δ' ἐρρίγησε, κασίγνητον δὲ προσηύδα.
ὢ πόποι· ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει
δαίμων ἡμετέρης· ὅ, τε μοι βιὸν ἔκβαλε χειρός·
νευρὴν δ' ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα
πρώϊον, ὄφρ' ἀνέχοιτο θαμὰ θρώσκοντας ὀϊστούς.
Τὸν δ' ἠμείβετ' ἔπειτα μέγας τελαμώνιος αἴας.
ὦ πέπον, ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς
κεῖσθαι· ἐπεὶ συνέχευε θεὸς δαναοῖσι μεγήρας.

αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ
μάρναό τε τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς·
μὴ μὰν ἀσπουδεί γε, δαμασσάμενοί περ ἕλοιεν
νῆας ἐϋσσέλμους· ἀλλὰ μνησώμεθα χάρμης·
Ὣς φάθ'· ὁ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν·
αὐτὰρ ὅ γ' ἀμφ' ὤμοισι σάκος θέτο τετραθέλυμνον·
κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν·
ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ·
βῆ δ' ἰέναι· μάλα δ' ὦκα θέων αἴαντι παρέστη·
ἕκτωρ δ' ὡς εἶδεν τεύκρου βλαφθέντα βέλεμνα,
τρωσί τε καὶ λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
Τρῶες καὶ λύκιοι καὶ δάρδανοι ἀγχιμαχηταί·
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς·
νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν,
ἀνδρὸς ἀριστῆος διόθεν βλαφθέντα βέλεμνα
ῥεῖα δ' ἀρίγνωτος διὸς ἀνδράσι γίνεται ἀλκή·
ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ·
ἠδ' ὅτινας μινύθητε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν·
ὡς νῦν ἀργείων μινύθει μένος, ἄμμι δ' ἀρήγει·
ἀλλὰ μάχεσθ' ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων
βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ
τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης
τεθνάμεν· ἀλλ' ἄλοχός τε σόη καὶ παῖδες ὀπίσω·
καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν ἀχαιοὶ
οἴχονται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
Ὣς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου·
αἴας δ' αὖθ' ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·
αἰδὼς ἀργεῖοι· νῦν ἄρκιον, ἢ ἀπολέσθαι,
ἠὲ σαωθῆναι· καὶ ἀπώσασθαι κακὰ νηῶν·

ἦ ἔλπεσθ'

ἦ ἔλπεσθ' ἢν νῆας ἕλῃ κορυθαίολος ἕκτωρ·
ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος·
ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα
ἕκτορος· ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει·
οὐ μὰν ἔς γε χορὸν κέλετ' ἐλθέμεν, ἀλλὰ μάχεσθαι·
ἡμῖν δ' οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων,
ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε· μένος τε
βέλτερον, ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι·
ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι·
ὧδ' αὔτως παρὰ νηυσὶν ὑπ' ἀνδράσι χειροτέροισιν·
Ὣς εἰπὼν· ὦρσε μένος καὶ θυμὸν ἑκάστου·
ἔνθ' ἕκτωρ μὲν ἕλε σχεδίον περιμήδεος υἱὸν·
ἀρχὸν φωκήων· αἴας δ' ἕλε λαοδάμαντα·
ἡγεμόνα πρυλέων ἀντήνορος ἀγλαὸν υἱόν·
πουλυδάμας δ' ὦτον κυλλήνιον ἐξενάριξε·
φυλεΐδεω ἕταρον· μεγαθύμων ἀρχὸν ἐπειῶν·
τῷ δὲ μέγης ἐπόρουσεν ἰδών, ὁ δ' ὕπαιθα λιάσθη
πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν, οὐ γὰρ ἀπόλλων
εἴα πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·
αὐτὰρ ὅ γε κροίσμου στῆθος μέσον οὔτασε δουρί
δούπησεν δὲ πεσών· ὁ δ' ἀπ' ὤμων τεύχε' ἐσύλα·
τόφρα δὲ τῷ ἐπόρουσε δόλοψ αἰχμῆς εὖ εἰδὼς,
λαμπετίδης· ὃν λάμπος ἐγείνατο φέρτατον ἀνδρῶν
λαομεδοντιάδης· εὖ εἰδότα θούριδος ἀλκῆς·
ὃς τότε φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ·
ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ·
τὸν ῥ' ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε φυλεὺς
ἤγαγεν ἐξ ἐφύρης ποταμοῦ ἄπο σελλήεντος·
ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν εὐφήτης·
ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν·

ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσ' ὄλεθρον·
τοῦ δὲ μέγης κόρυθος χαλκήρεος ἱπποδασείης,
κύμβαχον ἀκρότατον νύξ' ἔγχεϊ ὀξυόεντι·
ῥῆξε δ' ἀφ' ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε
κάππεσεν ἐν κονίῃσι, νέον φοίνικι φαεινός·
ἕως ὅ τῷ πολέμιζε μένων, ἔτι δ' ἤλπετο νίκην·
τόφρα δέ οἱ μενέλαος ἀρήϊος, ἦλθεν ἀμύντωρ·
στῆ δ' εὐρὰξ σὺν δουρὶ λαθὼν βάλε δ' ὦμον ὄπισθεν·
αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα·
πρόσσω ἱεμένη· ὁ δ' ἄρα πρηνὴς ἐλιάσθη·
τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχε' ἀπ' ὤμων
συλήσειν· ἕκτωρ δὲ κασιγνήτοισι κέλευε
πᾶσι μάλα· πρῶτον δ' ἱκεταονίδην ἐνένιπεν,
ἴφθιμον μελάνιππον. ὁ δ' ὄφρα μὲν εἰλίποδας βοῦς
βόσκ' ἐν περκώτῃ δηΐων ἀπονόσφιν ἐόντων·
αὐτὰρ ἐπεὶ δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
ἂψ εἰς ἴλιον ἦλθε· μετέπρεπε δὲ τρώεσσιν.
ναῖε δὲ πὰρ πριάμῳ· ὁ δέ μιν τίεν ἶσα τέκεσσι·
τόν ῥ' ἕκτωρ ἐνένιπεν· ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·
οὕτω δὴ μελάνιππε μεθήσομεν, οὐδέ νυ σοί περ
ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;
οὐχ ὁράᾳς οἷον δόλοπος περὶ τεύχε' ἕπουσιν,
ἀλλ' ἕπευ· οὐ γὰρ ἔτ' ἐστὶν ἀποσταδὸν ἀργείοισι
μάρνασθαι, πρίν γ' ἠὲ κατακτάμεν, ἠὲ κατ' ἄκρης
ἴλιον αἰπεινὴν ἑλέειν· κτάσθαί τε πολίτας·
Ὣς εἰπὼν ὁ μὲν ἦρχ', ὁ δ' ἅμ' ἕσπετο ἰσόθεος φώς·
ἀργείους δ' ὤτρυνε μέγας τελαμώνιος αἴας·
Ὦ φίλοι, ἀνέρες ἐστὲ καὶ αἰδῶ θέσθ' ἐνὶ θυμῷ,
ἀλλήλους τ' αἰδεῖσθε, κατὰ κρατερὰς ὑσμίνας·
αἰδομένων δ' ἀνδρῶν, πλέονες σόοι, ἠὲ πέφανται·

φευγόντων δ' οὔτ' ἂρ κλέος ὄρνυται, οὔτέ τις ἀλκή·
Ὣς ἔφαθ' οἱ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον·
ἐν θυμῷ δὲ βάλοντο ἔπος, φράξαντο δὲ νῆας,
ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν·
ἀντίλοχον δ' ὤτρυνε βοὴν ἀγαθὸς μενέλαος·
Ἀντίλοχ' οὔ τις σεῖο νεώτερος ἄλλος ἀχαιῶν·
οὔτε ποσὶν θάσσων, οὔτ' ἄλκιμος ὡς σὺ μάχεσθαι·
εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα·
ὣς εἰπὼν, ὁ μὲν αὖτις ἀπέσσυτο· τὸν δ' ὀρόθυνεν·
ἐκ δ' ἔθορε προμάχων καὶ ἀκόντισε δουρὶ φαεινῷ·
ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
ἀνδρὸς ἀκοντίσαντος· ὁ δ' οὐχ ἅλιον βέλος ἧκεν·
ἀλλ' ἱκετάονος υἱὸν ὑπέρθυμον μελάνιππον,
νισσόμενος πόλεμόνδε βάλε στῆθος παρὰ μαζόν·
δούπησεν δὲ πεσὼν, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ·
ἀντίλοχον δ' ἐπόρουσε κύων ὥς· ὅς τ' ἐπὶ νεβρῷ
βλημένῳ ἀΐξῃ· τόν τ' ἐξ εὐνῆφι θορόντα
θηρητὴρ ἔτυχε βαλὼν, ὑπέλυσε δὲ γυῖα,
ὣς ἐπὶ σοὶ μελάνιππε θόρ' ἀντίλοχος μενεχάρμης,
τεύχεα συλήσων· ἀλλ' οὐ λάθεν ἕκτορα δῖον·
ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα·
ἀντίλοχος δ' οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής·
ἀλλ' ὅ γ' ἄρ' ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς·
ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι
φεύγει· πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·
ὣς τρέσε νεστορίδης· ἐπὶ δὲ Τρῶές τε καὶ ἕκτωρ
ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο·
στῆ δὲ μεταστρεφθεὶς· ἐπεὶ ἵκετο ἔθνος ἑταίρων·
Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισιν·
νηυσὶν ἐπεσσεύοντο· διὸς δ' ἐτέλειον ἐφετμάς·

ὅσφισιν αἰὲν ἔγειρε μένος μέγα· θέλγε δὲ θυμὸν
ἀργείων, καὶ κῦδος ἀπαίνυτο· τοὺς δ' ὀρόθυνεν·
ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι
πριαμίδῃ· ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ
ἐμβάλῃ ἀκάματον· θέτιδος δ' ἐξαίσιον ἀρὴν,
πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα ζεὺς·
νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι·
ἐκ γὰρ δὴ τοῦ ἔμελλε παλίωξιν παρὰ νηῶν
θησέμεναι τρώων· δαναοῖσι δὲ κῦδος ὀρέξειν·
τὰ φρονέων, νήεσιν ἐπὶ γλαφυρῇσιν ἔγειρεν
ἕκτορα πριαμίδην, μάλα περ μεμαῶτα καὶ αὐτόν·
μαίνετο δ', ὡς ὅτ' ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ
οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης·
ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο· τὼ δέ οἱ ὄσσε
λαμπέσθην, βλοσυρῇσιν ὑπ' ὀφρύσι· ἀμφὶ δὲ πήληξ
σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο
ἕκτορος· αὐτὸς γάρ οἱ ἀπ' αἰθέρος ἦεν ἀμύντωρ
ζεὺς· ὅς μιν πλεόνεσι μετ' ἀνδράσι μοῦνον ἐόντα·
τίμα καὶ κύδαινε· μινυνθάδιος γὰρ ἔμελλεν
ἔσσεσθ'· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ
παλλὰς ἀθηναίη, ὑπὸ πηλεΐδαο βίηφι·
καί ῥ' ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων·
ἧ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχε' ἄριστα·
ἀλλ' οὐδ' ὣς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·
ἴσχον γὰρ πυργηδὸν ἀρηρότες· ἠΰτε πέτρη
ἠλίβατος· μεγάλη· πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα·
ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα·
κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτῇ·
ὣς δαναοὶ τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο·
αὐτὰρ ὁ λαμπόμενος πυρὶ, πάντοθεν ἔνθορ' ὁμίλῳ·

ἐν δ' ἔπεσ' ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι
λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἡ δέ τε πᾶσα
ἄχνῃ ὑπεκρύφθη· ἀνέμοιο δὲ δεινὸς ἀήτης
ἱστίῳ ἐμβρέμεται· τρομέουσι δέ τε φρένα ναῦται
δειδιότες· τυτθὸν γὰρ ὑπ' ἐκ θανάτοιο φέρονται·
ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν ἀχαιῶν·
αὐτὰρ ὅ γ' ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθὼν·
αἵ ῥά τ' ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται
μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔπω σάφα εἰδὼς
θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν,
ἤτοι ὁ μὲν πρώτῃσι, καὶ ὑστατίῃσι βόεσσιν
αἰὲν ὁμοστιχάει· ὁ δέ τ' ἐν μέσσῃσιν ὀρούσας
βοῦν ἔδει· αἱ δέ τε πᾶσαι ὑπέτρεσαν· ὡς τότ' ἀχαιοὶ
θεσπεσίως ἐφόβηθεν ὑφ' ἕκτορι. καὶ διὶ πατρὶ
πάντες· ὁ δ' οἶον ἔπεφνε μυκηναῖον περιφήτην
κοπρῆος φίλον υἱόν· ὃς εὐρυσθῆος ἄνακτος
ἀγγελίης οἴχνεσκε, βίῃ ἡρακληΐῃ·
τοῦ γένετ' ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων
παντοίας ἀρετὰς ἠμὲν πόδας· ἠδὲ μάχεσθαι,
καὶ νόον ἐν πρώτοισι μυκηναίων ἐτέτυκτο.
ὅς ῥα τόθ' ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξεν
στρεφθεὶς γὰρ μετόπισθεν, ἐν ἀσπίδος ἄντυγι πάλτο
τὴν αὐτὸς φορέεσκε ποδηνεκὲς ἕρκος ἀκόντων·
τῇ ὅ γ' ἐνιβλαφθεὶς, πέσεν ὕπτιος· ἀμφὶ δὲ, πήληξ
σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος·
ἕκτωρ δ' ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη·
στήθεϊ δ' ἐν δόρυ πῆξε· φίλων δέ μιν ἐγγὺς ἑταίρων
κτεῖν'· οἱ δ' οὐκ ἠδύναντο καὶ ἀχνύμενοί περ, ἑταίρου
χραισμεῖν· αὐτοὶ γὰρ μάλ' ἐδείδισαν ἕκτορα δῖον·
εἰσωποὶ δ' ἐγένοντο νεῶν· περὶ δ' ἔσχεθον ἄκραι·

νῆες ὅσαι πρῶται ἐρύατο· τοὶ δ' ἐπέχυντο·
ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ·
τῶν προτέρων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν
ἀθρόοι· οὐδ' ἐκέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς
καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι·
νέστωρ δ' αὖτε μάλιστα γερήνιος οὖρος ἀχαιῶν·
λίσσεθ' ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον·
ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθ' ἐνὶ θυμῷ
ἄλλων ἀνθρώπων· ἐπὶ δὲ, μνήσασθε ἕκαστος
παίδων ἠδ' ἀλόχων καὶ κτήσιος· ἠδὲ τοκήων·
ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι·
τῶν ὕπερ, ἐνθάδ' ἐγὼ γουνάζομαι οὐ παρεόντων·
ἑστάμεναι κρατερῶς μὴ δὲ τρωπᾶσθε φόβονδε·
Ὣς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου·
τοῖσι δ' ἀπ' ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν ἀθήνη
θεσπέσιον· μάλα δέ σφιν φόως γένετ' ἀμφοτέρωθεν·
ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο·
ἕκτορα δ' ἐφράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους·
ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδ' ἐμάχοντο,
ἠδ' ὅσοι παρ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν
οὐδ' ἄρ' ἔτ' αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ·
ἑστάμεν, ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες ἀχαιῶν·
ἀλλ' ὅ γε νηῶν ἴκρι' ἐπῴχετο μακρὰ βιβάσθων·
νώμα δὲ ξυστὸν μέγα· ναύμαχον ἐν παλάμῃσι,
κολλητὸν βλήτροισι, δύω καὶ εἰκοσίπηχυ·
ὡς δ' ὅτ' ἀνὴρ ἵπποισι κελητίζειν εὖ εἰδὼς.
ὅς τ' ἐπεὶ ἐκ πολέων πίσυρας συναγείρεται ἵππους·
σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ διώκει·
λαοφόρον καθ' ὁδὸν πολέες τε ἐθηήσαντο
ἀνέρες ἠδὲ γυναῖκες· ὁ δ' ἔμπεδον ἀσφαλὲς αἰεὶ

θρώσκων ἄλλο τ' ἐπ' ἄλλον ἀμείβεται· οἱ δὲ πέτονται,
ὡς αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν
φοίτα μακρὰ βιβάς· φωνὴ δέ οἱ αἰθέρ' ἵκανεν·
αἰεὶ δὲ σμερδνὸν βοόων δαναοῖσι κέλευε
νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν· οὐδὲ μὲν ἕκτωρ
μίμνεν ἐνὶ τρώων ὁμάδῳ πύκα θωρηκτάων·
ἀλλ' ὥς τ' ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων
ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων
χηνῶν, ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,
ὡς ἕκτωρ ἴθυσε νεὸς κυανοπρώροιο·
ἀντίος ἀΐξας· τὸν δὲ ζεὺς ὦσεν ὄπισθε·
χειρὶ μάλα μεγάλῃ· ὦρσε δὲ λαὸν ἅμ' αὐτῷ·
αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·
φαίης κ' ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν
ἄντεσθ' ἐν πολέμῳ ὡς ἐσσυμένως ἐμάχοντο·
τοῖσι δὲ μαρναμένοισιν, ὅδ' ἦν νόος· ἤτοι ἀχαιοὶ
οὐκ ἔφασαν φεύξεσθαι ὑπ' ἐκ κακοῦ· ἀλλ' ὀλέεσθαι·
τρωσὶν δ' ἤλπετο θυμὸς ἐνὶ στήθεσιν ἑκάστου·
νῆας ἐνιπρήσειν κτενέειν θ' ἥρωας ἀχαιούς·
οἱ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·
ἕκτωρ δὲ πρύμνης νεὸς ἥψατο ποντοπόροιο·
καλῆς ὠκυάλου· ἣ πρωτεσίλαον ἔνεικεν
ἐς τροίην· οὐδ' αὖτις ἀπήγαγε πατρίδα γαῖαν·
τοῦ περ δὴ περὶ νηὸς ἀχαιοί τε τρῶές τε·
δήιουν ἀλλήλους αὐτοσχεδόν· οὐδ' ἄρα τοί γε
τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδέ τ' ἀκόντων
ἀλλ' οἵ γ' ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες·
ὀξέσι δὴ πελέκεσι καὶ ἀξίνῃσι μάχοντο,
καὶ ξίφεσιν μεγάλοισι, καὶ ἔγχεσιν ἀμφιγύοισι·
πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα·

ἄλλα μὲν ἐκ χειρὸς χαμάδις πέσεν· ἄλλα δ' ἀπ' ὤμων
ἀνδρῶν μαρναμένων· ῥέε δ' αἵματι γαῖα μέλαινα·
ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν, οὐχὶ μεθίει,
ἄφλαστον μετὰ χερσὶν ἔχων· τρωσὶν δ' ἐκέλευεν,
οἴσετε πῦρ· ἅμα δ' αὐτοὶ ἀολλέες ὄρνυτ' ἀϋτήν·
νῦν ἡμῖν πάντων ζεὺς ἄξιον ἦμαρ ἔδωκε
νῆας ἑλεῖν· αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι·
ἡμῖν πήματα πολλὰ θέσαν κακότητι γερόντων·
οἵ μ' ἐθέλοντα μάχεσθαι ἐπὶ πρύμνῃσι νέεσιν·
αὐτόν τ' ἰσχανάασκον· ἐρητύοντό τε λαόν·
ἀλλ' εἰ δή ῥα τότ' ἔβλαπτεν φρένας εὐρύοπα ζεὺς
ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει·
Ὣς ἔφαθ'· οἱ δ' ἄρα μᾶλλον ἐπ' ἀργείοισιν ὄρουσαν·
αἴας δ' οὐκέτ' ἔμιμνε, βιάζετο γὰρ βελέεσιν·
ἀλλ' ἀνεχάζετο τυτθὸν ὀϊόμενος θανέεσθαι
θρῆνυν ἐφ' ἑπταπόδην· λίπε δ' ἴκρια νηὸς ἐΐσης·
ἔνθ' ἄρ' ὅ γ' ἑστήκει δεδοκημένος· ἔγχεϊ δ' αἰεὶ
τρῶας ἄμυνε νεῶν· ὅς τις φέρει ἀκάματον πῦρ·
αἰεὶ δὲ σμερδνὸν βοόων δαναοῖσι κέλευεν·
Ὦ φίλοι ἥρωες δαναοὶ θεράποντες ἄρηος·
ἀνέρες ἐστὲ φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς·
ἠέ τινας φαμὲν εἶναι ἀοσσητῆρας ὀπίσω,
ἠέ τι τεῖχος ἄρειον ὅ κ' ἀνδράσι λοιγὸν ἀμύναι·
οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,
ᾗ κ' ἀπαμυναίμεσθ' ἑτεραλκέα δῆμον ἔχοντες·
ἀλλ' ἐν γὰρ τρώων πεδίῳ πύκα θωρηκτάων,
πόντῳ κεκλιμένοι, ἑκὰς ἥμεθα πατρίδος αἴης·
τῷ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο·
ἦ· καὶ μαιμώων ἔφεπ' ἔγχεϊ ὀξυόεντι·
ὅς τις δὲ τρώων κοίλας ἐπὶ νῆας ἄγοιτο·

σαῦ πυρὶ κηλείῳ χάριν ἕκτορος ὀβριμάαντος·
τὸν δ' αἴας οὔτασε δεδεγμένος ὀξέϊ χαλκῷ·
δώδεκα δὲ προπάροιθε νεῶν, αὐτοσχεδὸν οὔτα·

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Π· ὉΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ

π ατρόκλῳ δεηθέντι, ἀχιλλεὺς τὴν ἑαυτοῦ πανοπλίαν ἐπιτρέπει ἀναλαβεῖν· καὶ τοὺς μυρμιδόνας ἐξάγειν ἐπὶ τὸν πόλεμον· οὗτοι δὲ ἐξελθόντες, ἔτρεψαν τοὺς τρῶας· πάτροκλος δὲ σαρπηδόνα τὸν διὸς ἀναιρεῖ, τὸν παρήορον ἵππον ἀχιλλέως ἀνελόντα πήδασον· ἔπειτα δὲ πάτροκλον ἕκτωρ ἀναιρεῖ πληγέντα πρότερον ὑπὸ εὐφόρβου ἀπόλλωνος, ἀφελομένου τὴν πανοπλίαν αὐτοῦ·

ΙΛΙΑΔΟΣ. Γ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Γ ῖ πάτροκλον ἔπεφνεν ἀρήϊον Ἕκτορος αἰχμή·

Σ οἱ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·
ῶ πάτροκλος δ᾽ ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν·
δάκρυα θερμὰ χέων, ὥς τε κρήνη μελάνυδρος·
ἥ τε κατ᾽ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ·
τὸν δὲ ἰδὼν ὤκτειρε ποδάρκης δῖος ἀχιλλεὺς·
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
Τ ίπτε δεδάκρυσαι πατρόκλεις ἠΰτε κούρη
νηπίη· ἥθ᾽ ἅμα μητρὶ θέουσ᾽ ἀνελέσθαι ἀνώγει·
εἱανοῦ ἁπτομένη· καί τ᾽ ἐσσυμένην κατερύκει·
δακρυόεσσα δέ μιν ποτιδέρκεται ὄφρ᾽ ἀνέληται,
τῇ ἴκελος πάτροκλε τέρεν καταδάκρυον εἴβεις·
ἠέ τι μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ·
ἠέ τιν᾽ ἀγγελίην φθίης ἐξ ἔκλυες οἶος·
ζώειν μὰν ἔτι φασὶ μενοίτιον ἄκτορος υἱόν.
ζώει δ᾽ αἰακίδης πηλεὺς μετὰ μυρμιδόνεσσι·
τῶν κε μάλ᾽ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων·
ἠὲ σύ γ᾽ ἀργείων ὀλοφύρεαι ὡς ὀλέκονται
νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς·
ἐξαύδα μὴ κεῦθε νόῳ ἵνα εἴδομεν ἄμφω·
Τ ὸν δὲ βαρυστενάχων προσέφης πατρόκλεις ἱππεῦ·
ὦ ἀχιλεῦ πηλέος υἱὲ μέγα φέρτατ᾽ ἀχαιῶν·
μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν ἀχαιούς·

οἱ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι·
ἐν νηυσὶν κέαται, βεβλημένοι οὐτάμενοί τε·
βέβληται μὲν ὁ τυδεΐδης κρατερὸς διομήδης·
οὔτασται δ' ὀδυσεὺς δουρικλυτὸς, ἠδ' ἀγαμέμνων·
βέβληται δὲ καὶ εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·
τοὺς μέν τ' ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται·
ἕλκε' ἀκειόμενοι· σὺ δ' ἀμήχανος ἔπλευ ἀχιλλεῦ·
μὴ ἐμέ γ' οὖν οὗτός γε λάβοι χόλος ὃν σὺ φυλάσσεις
αἰναρέτη, τίς σευ ἄλλος ὀνήσεται ὀψίγονός περ,
αἴκε μὴ ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς
νηλεὲς οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα πηλεύς·
οὐδὲ θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα·
πέτραι τ' ἠλίβατοι· ὅτι τοι νόος ἐστὶν ἀπηνής·
εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις·
καί τινά τοι πὰρ ζηνὸς ἐπέφραδε πότνια μήτηρ·
ἀλλ' ἐμέ περ πρόες ὦχ' ἅμα δ' ἄλλον λαὸν ὄπασσον
μυρμιδόνων· ἤν που τι φόως δαναοῖσι γένωμαι·
δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι·
αἴκ' ἐμέ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο
τρῶες· ἀναπνεύσωσι δ' ἀρήϊοι υἷες ἀχαιῶν
τειρόμενοι· ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο·
ῥεῖα δέ κ' ἀκμῆτες, κεκμηότας ἄνδρας ἀϋτῇ,
ὦσαι μὲν ποτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων·

Ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν
οἷ αὐτῷ θάνατόν τε κακὸν, καὶ κῆρα λιτέσθαι·
τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
ὤ μοι διογενὲς πατρόκλεις οἷον ἔειπες·
οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα·
οὔτέ τι μοι πὰρ ζηνὸς ἐπέφραδε πότνια μήτηρ·
ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·

ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι,
καὶ γέρας ἂψ ἀφελέσθαι ὅ τε κράτεϊ προβεβήκει·
αἰνὸν ἄχος τό μοι ἐστὶν· ἐπεὶ πάθον ἄλγεα θυμῷ.
κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες ἀχαιῶν·
δουρὶ δ' ἐμῷ κτεάτισσα, πόλιν εὐτείχεα πέρσας·
τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων ἀγαμέμνων
ἀτρείδης· ὡσεί τιν' ἀτίμητον μετανάστην·
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν οὐδ' ἄρα πως ἦν
ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε
οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν· ἀλλ' ὁπόταν δὴ
νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε, πόλεμός τε·
τύνη δ' ὤμοιιν μὲν, ἐμὰ κλυτὰ τεύχεα δῦθι,
ἄρχε δὲ μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι·
εἰ δὴ κυάνεον τρώων νέφος ἀμφιβέβηκε·
νηυσὶν ἐπικρατέως· οἱ δὲ ῥηγμῖνι θαλάσσης
κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες
ἀργεῖοι· τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε
θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον·
ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους
πλήσειαν νεκύων· εἴ μοι κρείων ἀγαμέμνων,
ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται·
οὐ γὰρ τυδείδεω διομήδεος ἐν παλάμῃσι,
μαίνεται ἐγχείη δαναῶν ἄπο, λοιγὸν ἀμῦναι·
οὐδέ πω ἀτρείδεω ὀπὸς ἔκλυον αὐδήσαντος·
ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλ' ἕκτορος ἀνδροφόνοιο·
τρωσὶ κελεύοντος περιάγνυται· οἱ δ' ἀλαλητῷ
πᾶν πεδίον κατέχουσι, μάχῃ νικῶντες ἀχαιούς·
ἀλλὰ καὶ ὧς πάτροκλε, νεῶν ἄπο, λοιγὸν ἀμύνων
ἔμπεσ' ἐπικρατέως· μὴ δὴ πυρὸς αἰθομένοιο
νῆας ἐνιπρήσωσι· φίλον δ' ἀπὸ νόστον ἕλωνται·

πείθεο δ' ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω·
ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι
πρὸς πάντων δαναῶν· ἀτὰρ οἳ περικαλλέα κούρην
ἂψ ἀπονάσσωσιν· ποτὶ δ' ἀγλαὰ δῶρα πόρωσιν
ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι
δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις ἥρης·
μὴ σύ γ' ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν
τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις·
μὴ δ' ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι
τρῶας ἐναιρόμενος ποτὶ ἴλιον ἡγεμονεύειν·
μή τις ἀπ' οὐλύμποιο θεῶν αἰειγενετάων
ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος ἀπόλλων·
ἀλλὰ πάλιν τρωπᾶσθαι ἐπὴν φάος ἐν νήεσσι
θείης· τοὺς δὲ δ' ἔα πεδίον κατὰ δηριάασθαι.
αἲ γὰρ ζεῦ τε πάτερ· καὶ ἀθηναίη καὶ ἄπολλον.
μή τέ τις οὖν τρώων θάνατον φύγοι ὅσοι ἔασι,
μή τέ τις ἀργείων νῶϊν δ' ἐκδῦμεν ὄλεθρον·
ὄφρ' οἶοι τροίης ἱερὰ κρήδεμνα λύοιμεν·
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
αἴας δ' οὐκέτ' ἔμιμνε· βιάζετο γὰρ βελέεσσι·
δάμνα μιν ζηνός τε νόος, καὶ τρῶες ἀγαυοὶ
βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ
πήληξ βαλλομένη καναχὴν ἔχε· βάλλετο δ' αἰεὶ
κὰπ φάλαρ' εὐποίηθ'· ὁ δ' ἀριστερὸν ὦμον ἔκαμνεν
ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντο
ἀμφ' αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν·
αἰεὶ δ' ἀργαλέῳ ἔχετ' ἄσθματι· κὰδ δέ οἱ ἱδρὼς·
πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν· οὐδέ πῃ εἶχεν
ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο·
Ἔσπετε νῦν μοι μοῦσαι ὀλύμπια δώματ' ἔχουσαι·

ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν ἀχαιῶν.
ἕκτωρ δ' αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς.
πλῆξ' ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν.
ἀντικρὺ δ' ἀπάραξε· τὸ μὲν τελαμώνιος αἴας
πῆλ' αὔτως ἐν χειρὶ κόλον δόρυ· τῆλε δ' ἀπ' αὐτοῦ
αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.
γνῶ δ' αἴας κατὰ θυμὸν ἀμύμονα, ῥίγησέν τε
ἔργα θεῶν· ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε.
ζεὺς ὑψιβρεμέτης· τρώεσσι δὲ βούλετο νίκην.
χάζετο δ' ἐκ βελέων· τοὶ δ' ἔμβαλον ἀκάματον πῦρ,
νηῒ θοῇ· τῆς δ' αἶψα κατ' ἀσβέστη κέχυτο φλόξ.
ὣς τὴν μὲν πρύμνην πῦρ ἄμφεπεν· αὐτὰρ ἀχιλλεὺς
μηρὼ πληξάμενος, πατροκλῆα προσέειπεν.
ὄρσεο διογενὲς πατρόκλεις ἱπποκέλευθε·
λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἐρωήν.
μὴ δὴ νῆας ἕλωσι· καὶ οὐκ ἔτι φυκτὰ πέλωνται
δύσεο τεύχεα θᾶσσον· ἐγὼ δέ κε λαὸν ἀγείρω.
Ὣς φάτο πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.
κνημῖδας μὲν πρῶτον περὶ κνήμῃσιν ἔθηκε.
καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας.
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε.
ποικίλον ἀστερόεντα ποδώκεος αἰακίδαο.
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
χάλκεον· αὐτὰρ ἔπειτα, σάκος μέγα τε στιβαρόν τε.
κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκε.
ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
εἵλετο δ' ἄλκιμα δοῦρα τά οἱ παλάμηφιν ἀρήρει.
ἔγχος δ' οὐχ ἕλε τ' οἶον ἀμύμονος αἰακίδαο.
βριθὺ μέγα στιβαρὸν· τὸ μὲν οὐ δύνατ' ἄλλος ἀχαιῶν
πάλλειν· ἀλλά μιν οἶος ἐπίστατο πῆλαι ἀχιλλεύς.

πηλιάδα μελίην τὴν πατρὶ φίλῳ πόρε χείρων·
πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν·
ἵππους δ᾽ αὐτομέδοντα θοῶς ζευγνύμεν ἄνωγε·
τὸν μετ᾽ ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα·
πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν·
τῷ δὲ καὶ αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους,
ξάνθον· καὶ βαλίον· τὼ ἅμα πνοιῇσι πετέσθην.
τοὺς ἔτεκε ζεφύρῳ ἀνέμῳ ἅρπυια ποδάργη·
βοσκομένη λειμῶνι παρὰ ῥόον ὠκεανοῖο.
ἐν δὲ παρηορίῃσιν ἀμύμονα πήδασον ἵει.
τόν ῥά ποτ᾽ ἠετίωνος ἑλὼν πόλιν, ἤγαγ᾽ ἀχιλλεύς·
ὃς καὶ θνητὸς ἐὼν, ἕπεθ᾽ ἵπποις ἀθανάτοισι·
μυρμιδόνας δ᾽ ἄρ᾽ ἐποιχόμενος, θώρηξεν ἀχιλλεὺς,
πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν, οἱ δὲ λύκοι ὣς
ὠμοφάγοι τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,
οἵ τ᾽ ἔλαφον κεραὸν μέγαν οὔρεσι δηώσαντες
δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινὸν
καί τ᾽ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου,
λάψοντες γλώσσῃσιν ἀραιῇσι μέλαν ὕδωρ,
ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς
στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ·
τοῖοι μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες,
ἀμφ᾽ ἀγαθὸν θεράποντα ποδώκεος αἰακίδαο
ῥώοντ᾽ ἐν δ᾽ ἄρα τοῖσιν ἀρήϊος ἵστατ᾽ ἀχιλλεὺς,
ὀτρύνων ἵππους τε, καὶ ἀνέρας ἀσπιδιώτας·
πεντήκοντα τ᾽ ἦσαν νῆες θοαὶ ᾗσιν ἀχιλλεὺς
ἐς τροίην ἡγεῖτο διῒ φίλος· ἐν δὲ ἑκάστῃ,
πεντήκοντ᾽ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι·
πέντε δ᾽ ἄρ᾽ ἡγεμόνας ποιήσατο. τοῖς, ἐπεποίθει
σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε

τῆς μὲν ἰῆς στιχὸς ἦρχε μενέσθιος αἰολοθώρηξ·
υἱὸς σπερχειοῖο διϊπετέος ποταμοῖο·
ὃν τέκε πηλῆος θυγάτηρ καλὴ πολυδώρη·
σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα·
αὐτὰρ ἐπίκλησιν βώρῳ περιήρεος υἷι·
ὅς ῥ' ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.
τῆς δ' ἑτέρης, εὔδωρος ἀρήϊος ἡγεμόνευε
παρθένιος· τὸν ἔτικτε χορῷ, καλὴ πολυμήλη
φύλαντος θυγάτηρ τῆς δὲ κρατὺς ἀργειφόντης
ἠράσατ' ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν
ἐν χορῷ ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς·
αὐτίκα δ' εἰς ὑπερῷ' ἀναβὰς· παρελέξατο λάθρῃ·
ἑρμείας ἀκάκητα πόρεν δέ οἱ ἀγλαὸν υἱὸν
εὔδωρον· πέρι μὲν θείειν ταχὺν, ἠδὲ μαχητήν·
αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος εἰλείθυια
ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς·
τὴν μὲν ἐχεκλῆος κρατερὸν μένος ἀκτορίδαο·
ἠγάγετο πρὸς δώματ'· ἐπεὶ πόρε μυρία ἕδνα·
τὸν δ' ὁ γέρων φύλας εὖ ἔτρεφεν· ἠδ' ἀτίταλλεν·
ἀμφαγαπαζόμενος ὡσείθ' ἑὸν ἐόντα·
τῆς δὲ τρίτης, πείσανδρος ἀρήϊος ἡγεμόνευε,
μαιμαλίδης· ὃς πᾶσι μετέπρεπε μυρμιδόνεσσιν
ἔγχεϊ μάρνασθαι μετὰ πηλείωνος ἑταῖρον·
τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα φοῖνιξ.
πέμπτης δ' ἀλκιμέδων, λαέρκεος υἱὸς ἀμύμων·
αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμ' ἡγεμόνεσσιν ἀχιλλεὺς
στῆσεν ἐῢ κρίνας, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλεν·
Μυρμιδόνες· μή τις μοι ἀπειλάων λελαθέσθω,
ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε τρώεσσι·
πάνθ' ὑπὸ μηνιθμὸν· καί μ' ἠτιάασθε ἕκαστος·

σχέτλιε πηλέος υἱὲ χόλῳ ἄρα σ' ἔτρεφε μήτηρ
νηλεὲς· ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους·
οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν
αὖτις ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ·
ταῦτά μ' ἀγειρόμενοι, θάμ' ἐβάζετε· νῦν δὲ πέφανται
φυλόπιδος μέγα ἔργον ἕης τὸ πρίν γ' ἐράασθε·
ἔνθά τις ἄλκιμον ἦτορ ἔχων, τρώεσσι μαχέσθω·
Ὣς εἰπὼν, ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου·
μᾶλλον δὲ στίχες ἄρθεν ἐπεὶ βασιλῆος ἄκουσαν·
ὡς δ' ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι·
δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων·
ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι·
ἀσπὶς ἄρ' ἀσπίδ' ἔρειδε· κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ·
ψαῦον δ' ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι,
νευόντων, ὡς πυκινοὶ ἐφέστασαν ἀλλήλοισι·
πάντων δὲ προπάροιθε δύ' ἀνέρε θωρήσσοντο·
πάτροκλός τε καὶ αὐτομέδων ἕνα θυμὸν ἔχοντες,
πρόσθεν μυρμιδόνων πολεμιζέμεν· αὐτὰρ ἀχιλλεὺς,
βῆ ῥ' ἴμεν ἐς κλισίην· χηλοῦ δ' ἀπὸ πῶμ' ἀνέῳγε
καλῆς δαιδαλέης· τήν οἱ θέτις ἀργυρόπεζα
θῆκ' ἐπὶ νηὸς ἄγεσθαι, ἐμπλήσασα χιτώνων·
χλαινάων τ' ἀνεμοσκεπέων, οὔλων τε ταπήτων·
ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον· οὐδέ τις ἄλλος
οὔτ' ἀνδρῶν πίνεσκεν ἀπ' αὐτοῦ αἴθοπα οἶνον,
οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ διῒ πατρί·
τό ῥα τότ' ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ
πρῶτον· ἔπειτα δ' ἔνιψ' ὕδατος καλῇσι ῥοῇσι·
νίψατο δ' αὐτὸς χεῖρας, ἀφύσσατο δ' αἴθοπα οἶνον·
εὔχετ' ἔπειτα στὰς μέσῳ ἕρκεϊ· λεῖβε δὲ οἶνον·
οὐρανὸν εἰσανιδών· δία δ' οὐ λάθε τερπικέραυνον·

Ζεῦ ἄνα δωδωναῖε, πελασγικέ, τηλόθι ναίων,
δωδώνης μεδέων δυσχειμέρου· ἀμφὶ δὲ σελλοὶ
σοὶ ναίουσ' ὑποφῆται, ἀνιπτόποδες χαμαιεῦναι.
ἠμὲν δή ποτ' ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο·
τίμησας μὲν ἐμέ, μέγα δ' ἴψαο λαὸν ἀχαιῶν·
ἠδ' ἔτι καὶ νῦν μοι τόδ' ἐπικρήηνον ἐέλδωρ·
αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,
ἀλλ' ἕταρον πέμπω πολέσι μετὰ μυρμιδόνεσσι
μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα ζεῦ·
θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ ἕκτωρ
εἴσεται· ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν
ἡμέτερος θεράπων· ἦ οἱ τότε χεῖρες ἄαπτοι
μαίνονθ' ὁππότ' ἐγώ περ ἴω μετὰ μῶλον ἄρηος.
αὐτὰρ ἐπεί κ' ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται
ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο·
τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.
Ὣς ἔφατ' εὐχόμενος· τοῦ δ' ἔκλυε μητίετα ζεύς·
τῷ δ' ἕτερον μὲν ἔδωκε πατήρ· ἕτερον δ' ἀνένευσε·
νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε
δῶκε· σόον δ' ἀνένευσε μάχης ἐξαπονέεσθαι.
ἤτοι ὁ μὲν σπείσας τε καὶ εὐξάμενος διὶ πατρὶ·
ἂψ κλισίην εἰσῆλθε· δέπας δ' ἀπέθηκ' ἐνὶ χηλῷ·
στῆ δὲ πάροιθ' ἐλθὼν κλισίης· ἔτι δ' ἤθελε θυμῷ
εἰσιδέειν τρώων καὶ ἀχαιῶν φύλοπιν αἰνήν·
οἱ δ' ἅμα πατρόκλῳ μεγαλήτορι θωρηχθέντες·
ἔστιχον· ὄφρ' ἐν τρωσὶ μέγα φρονέοντες ὄρουσαν·
αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο
εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες
αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκί' ἔχοντας·
νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι·

τοὺς δ' εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης
κινήσει ἀέκων· οἳ δ' ἄλκιμον ἦτορ ἔχοντες
πρόσω πᾶς πέτεται· καὶ ἀμύνει οἷσι τέκεσσι.
τῶν τότε μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες·
ἐκ νηῶν ἐχέοντο· βοὴ δ' ἄσβεστος ὀρώρει·
πάτροκλος δ' ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας·
Μυρμιδόνες ἕταροι πηληϊάδεω ἀχιλῆος·
ἀνέρες ἔστε φίλοι μνήσασθε δὲ θούριδος ἀλκῆς·
ὡς ἂν πηλεΐδην τιμήσομεν ὃς μέγ' ἄριστος
ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες·
γνῷ δὲ καὶ ἀτρεΐδης εὐρυκρείων ἀγαμέμνων·
ἣν ἄτην· ὅτ' ἄριστον ἀχαιῶν οὐδὲν ἔτισεν·
Ὣς εἰπὼν, ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου·
ἐν δ' ἔπεσον τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆες
σμερδαλέον κονάβησαν, ἀϋσάντων ὑπ' ἀχαιῶν·
τρῶες δ' ὡς εἴδοντο μενοιτίου ἄλκιμον υἱὸν,
αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας
πᾶσιν ὀρίνθη θυμὸς· ἐκίνηθεν δὲ φάλαγγες·
ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα πηλείωνα
μηνιθμὸν μὲν ἀπορρῖψαι· φιλότητα δ' ἑλέσθαι·
πάπτηνε δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον·
πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ
ἀντικρὺ κατὰ μέσον ὅτι πλεῖστοι κλονέοντο·
νηὶ παρὰ πρύμνῃ μεγαθύμου πρωτεσιλάου·
καὶ βάλε πυραίχμην· ὃς παίονας ἱπποκορυστὰς·
ἤγαγεν ἐξ ἀμυδῶνος, ἀπ' ἀξίου εὐρὺ ῥέοντος·
τὸν βάλε δεξιὸν ὦμον· ὃ δ' ὕπτιος ἐν κονίῃσι
κάππεσεν οἰμώξας· ἕταροι δέ μιν ἀμφεφόβηθεν
παίονες· ἐν γὰρ πάτροκλος φόβον ἧκεν ἅπασιν·
ἡγεμόνα κτείνας· ὃς ἀριστεύεσκε μάχεσθαι·

ἐκ νηῶν δ' ἔλασεν κατὰ δ' ἔσβεσε αἰθόμενον πῦρ.
ἡμιδαὴς δ' ἄρα νηῦς λίπετ' αὐτόθι· τοὶ δ' ἐφόβηθεν
τρῶες θεσπεσίῳ ὁμάδῳ· δαναοὶ δ' ἐπέχυντο.
νῆας ἀνὰ γλαφυράς· ὅμαδος δ' ἀλίαστος ἐτύχθη.
ὡς δ' ὅτ' ἀφ' ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο.
κινήσει πυκινὴν νεφέλην στεροπηγερέτα ζεύς,
ἔκ τ' ἔφανον πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
καὶ νάπαι· οὐρανόθεν δ' ἄρ' ὑπερράγη ἄσπετος αἰθήρ.
ὡς δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ.
τυτθὸν ἀνέπνευσαν· πολέμου δ' οὐ γίνετ' ἐρωή.
οὐ γάρ πώ τι τρῶες ἀρηϊφίλων ὑπ' ἀχαιῶν
προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν
ἀλλ' ἔτ' ἄρ' ἀνθίσταντο· νεῶν δ' ὑπόεικον ἀνάγκῃ.
ἔνθα δ' ἀνὴρ ἕλεν ἄνδρα, κεδασθείσης ὑσμίνης
ἡγεμόνων· πρῶτος δὲ μενοιτίου ἄλκιμος υἱὸς
αὐτίκ' ἄρα στρεφθέντος ἀρηϊλύκου βάλε μηρὸν
ἔγχεϊ ὀξυόεντι· διὰ πρὸ δὲ χαλκὸν ἔλασε.
ῥῆξε δ' ὀστέον ἔγχος· ὁ δὲ πρηνὴς ἐπὶ γαίῃ
κάππεσ'· ἀτὰρ μενέλαος ἀρήϊος οὖτα θόαντα
στέρνον γυμνωθέντα παρ' ἀσπίδα· λῦσε δὲ γυῖα.
φυλεΐδης δ' ἄμφικλον ἐφορμηθέντα δοκεύσας.
ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος· ἔνθα πάχιστος
μυὼν ἀνθρώπου πέλεται· περὶ δ' ἔγχεος αἰχμῇ
νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσ' ἐκάλυψε.
νεστορίδαι δ' ὁ μὲν οὖτασ' ἀτύμνιον ὀξέϊ δουρὶ
ἀντίλοχος· λαπάρης δὲ διήλασε χάλκεον ἔγχος.
ἤριπε δὲ προπάροιθε· μάρις δ' αὐτοσχεδὸν δουρὶ
ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς.
στὰς πρόσθεν νέκυος τοῦ δ' ἀντίθεος θρασυμήδης.
ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι· οὐδ' ἀφάμαρτεν

ὦμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ,
δρύψ' ἀπὸ μυώνων· ἀπὸ δ' ὀστέον ἄχρις ἄραξε·
δούπησεν δὲ πεσὼν κατὰ δὲ σκότος ὄσσ' ἐκάλυψεν·
ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε·
βήτην ἐς ἔρεβος· σαρπηδόνος ἐσθλοὶ ἑταῖροι
υἷες ἀκοντισταὶ ἀμισωδάρου, ὅς ῥα χίμαιραν
θρέψεν ἀμαιμακέτην, πολέσιν κακὸν ἀνθρώποισιν·
αἴας δὲ κλεόβουλον ὀϊλιάδης ἐπορούσας·
ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι
λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι·
πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατ' ὄσσε
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή·
Π πηνέλεως δὲ λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ
ἤμβροτον ἀλλήλων· μέλεον δ' ἠκόντισαν ἄμφω·
τὼ δ' αὖτις ξιφέεσσι συνέδραμον· ἔνθα λύκων μὲν
ἱπποκόμου κόρυθος φάλον ἤλασεν· ἀμφὶ δὲ καυλὸν·
φάσγανον ἐρραίσθη· ὁ δ' ὑπ' οὔατος αὐχένα θεῖνε
πηνέλεως· πᾶν δ' εἴσω ἔδυ ξίφος· ἔσχε δὲ οἶον
δέρμα, παρηέρθη δὲ κάρη· ὑπέλυντο δὲ γυῖα·
μηριόνης δ' ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι·
νύξ' ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·
ἤριπε δ' ἐξ ὀχέων· κατὰ δ' ὀφθαλμῶν κέχυτ' ἀχλύς·
ἰδομενεὺς δ' ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ
νύξε· τὸ δ' ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε·
νέρθεν ὑπ' ἐγκεφάλοιο· κέασσε δ' ἄρ' ὀστέα λευκά·
ἐκ δὲ τίναχθεν ὀδόντες· ἐνέπλησθεν δέ οἱ ἄμφω
αἵματος ὀφθαλμοί· τὸ δ' ἀνὰ στόμα καὶ κατὰ ῥῖνας
πρῆσε χανών, θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν·
οὗτοι ἄρ' ἡγεμόνες δαναῶν ἕλον ἄνδρα ἕκαστος·
ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι·

σίνται ὑπ' ἐκ μήλων αἱρεύμενοι, αἵ τ' ἐν ὄρεσσι
ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἱ δὲ ἰδόντες·
αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας·
ὣς δαναοὶ τρώεσσιν ἐπέχραον· οἱ δὲ φόβοιο
δυσκελάδου μνήσαντο· λάθοντο δὲ θούριδος ἀλκῆς·
αἴας δ' ὁ μέγας αἰὲν ἐφ' ἕκτορι χαλκοκορυστῇ·
ἵετ' ἀκοντίσαι· ὁ δὲ ἰδρείῃ πολέμοιο
ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους,
σκέπτετ' ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων·
ἦ μὲν δὴ γίνωσκε μάχης ἑτεραλκέα νίκην·
ἀλλὰ καὶ ὣς ἀνέμιμνε, σάω δ' ἐρίηρας ἑταίρους·
Ὡς δ' ὅτ' ἀπ' οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω·
αἰθέρος ἐκ δίης ὅτε τε ζεὺς λαίλαπα τείνῃ
Ὡς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε·
οὐδὲ κατὰ μοῖραν πέραον πάλιν· ἕκτορα δ' ἵπποι
ἔκφερον ὠκύποδες σὺν τεύχεσι· λεῖπε δὲ λαὸν
τρωϊκὸν οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε·
πολλοὶ δ' ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι,
ἄξαντ' ἐν πρώτῳ ῥυμῷ, λίπον ἅρματ' ἀνάκτων·
πάτροκλος δ' ἕπετο σφεδανὸν δαναοῖσι κελεύων,
τρωσὶ κακὰ φρονέων· οἱ δὲ ἰαχῇ τε φόβῳ τε,
πάσας πλῆσαν ὁδοὺς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δ' ἀέλλη
σκίδναθ' ὑπαὶ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι
ἄψορρον προτὶ ἄστυ, νεῶν ἄπο καὶ κλισιάων·
πάτροκλος δ' ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαὸν,
τῇ ῥ' ἔχ' ὁμοκλήσας, ὑπὸ δ' ἄξοσι φῶτες ἔπιπτον,
πρηνέες ἐξ ὀχέων· δίφροι δ' ἀνεκυμβαλίαζον·
ἀντικρὺ δ' ἀνὰ τάφρον ὑπέρθορον ὠκέες ἵπποι,
ἄμβροτοι, οὓς πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,
πρόσω ἱέμενοι· ἐπὶ δ' ἕκτορι κέκλετο θυμός·
ἵετο γὰρ βαλέειν· τὸν δ' ἔκφερον ὠκέες ἵπποι·

ὡς δ' ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν
ἤματ' ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ
Ζεύς· ὅτε δή τ' ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ·
οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας,
ἐκ δὲ δίκην ἐλάσωσι· θεῶν ὄπιν οὐκ ἀλέγοντες·
τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες·
πολλὰς δὲ κλιτῦς τότ' ἀποτμήγουσι χαράδραι,
ἐς δ' ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι
ἐξ ὀρέων ἐπὶ κάρ, μινύθει δέ τε ἔργ' ἀνθρώπων·
Ὣς ἵπποι Τρωαὶ μεγάλα στενάχοντο θέουσαι·
Πάτροκλος δ' ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας
ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές· οὐδὲ πόληος
εἴα ἱεμένους ἐπιβαινέμεν· ἀλλὰ μεσηγὺ
νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο·
κτεῖνε μεταΐσσων· πολέων δ' ἀπετίνυτο ποινήν·
ἔνθ' ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ·
στέρνον γυμνωθέντα παρ' ἀσπίδα, λῦσε δὲ γυῖα·
δούπησεν δὲ πεσών· ὁ δὲ Θέστορα Ἤνοπος υἱὸν
δεύτερον ὁρμηθείς ὁ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ
ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας· ἐκ δ' ἄρα χειρῶν
ἡνία ἠΐχθησαν· ὁ δ' ἔγχεϊ νύξε παραστὰς·
γναθμὸν δεξιτερόν· διὰ δ' αὐτοῦ πεῖρεν ὀδόντων
ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος· ὡς ὅτε τις φὼς
πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν·
ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ·
Ὣς ἕλκ' ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ·
κὰδ δ' ἄρ' ἐπὶ στόμ' ἔωσε· πεσόντα δέ μιν λίπε θυμός·
αὐτὰρ ἔπειτ' Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ·
μέσσην κακκεφαλήν· ἡ δ' ἄνδιχα πᾶσα κεάσθη·
ἐν κόρυθι βριαρῇ· ὁ δ' ἄρα πρηνὴς ἐπὶ γαίῃ

κάππεσεν· ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής·
αὐτὰρ ἔπειτ' ἐρύμαντα καὶ ἀμφοτερὸν· καὶ ἐπάλτην
τληπόλεμόν τε δαμαστορίδην, ἐχίον τε πύριν τε·
ἰφέα τ' εὔιππόν τε καὶ ἀργεάδην πολύμηλον·
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ·
σαρπηδὼν δ' ὡς οὖν ἴδ' ἀμιτροχίτωνας ἑταίρους·
χέρσ' ὑπὸ πατρόκλοιο μενοιτιάδαο δαμέντας·
κέκλετ' ἄρ ἀντιθέοισι καθαπτόμενος λυκίοισιν·
Αἰδὼς ὦ λύκιοι πόσε φεύγετε· νῦν θοοὶ ἔστε·
ἀντήσω γὰρ ἐγὼ τοῦ δ' ἀνέρος ὄφρα δαείω,
ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
τρῶας· ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ' ἔλυσεν·
ἦ ῥα· καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·
πάτροκλος δ' ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου·
οἱ δ' ὥστ' αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι
πέτρῃ ἐφ' ὑψηλῇ μεγάλα κλάζοντε μάχονται,
ὣς οἱ κεκλήγοντες, ἐπ' ἀλλήλοισιν ὄρουσαν.
Τὸν δὲ ἰδὼν, ἐλέησε κρόνου πάϊς ἀγκυλομήτεω·
ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε·
ὤ μοι ἐγὼν ὅτε μοι σαρπηδόνα φίλτατον ἀνδρῶν·
μοῖρ' ὑπὸ πατρόκλοιο μενοιτιάδαο δαμῆναι·
διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι·
ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης
θείω ἀναρπάξας λυκίης ἐν πίονι δήμῳ·
ἦ ἤδη ὑπὸ χερσὶ μενοιτιάδαο δαμάσσω·
Τὸν δ' ἠμείβετ' ἔπειτα· βοῶπις πότνια ἥρη·
αἰνότατε κρονίδη· ποῖον τὸν μῦθον ἔειπες·
ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ·
ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
ἔρδ' ἀτὰρ οὔτοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι·

ἄλλο δέ τοι ἐρέω· σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
αἴ κε ζωὸν πέμψῃς σαρπηδόνα ὅνδε δόμονδε·
φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος·
πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης·
πολλοὶ γὰρ περὶ ἄστυ μέγα πριάμοιο μάχονται
υἱέες ἀθανάτων· τοῖσιν κότον αἰνὸν ἐνήσεις·
ἀλλ' εἴ τοι φίλος ἐστί, τεὸν δ' ὀλοφύρεται ἦτορ·
ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ·
χέρσ' ὑπὸ πατρόκλοιο μενοιτιάδαο δαμῆναι·
αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰὼν,
πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον·
εἰσόκε δὴ λυκίης εὐρείης δῆμον ἵκωνται·
ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε, ἔται τε·
τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων·
Ὡς ἔφατ', οὐδ' ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε·
παῖδα φίλον τιμῶν, τόν οἱ πάτροκλος ἔμελλε
φθίσειν ἐν τροίῃ ἐριβώλακι τηλόθι πάτρης·
οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες·
ἔνθ' ἤτοι πάτροκλος μὲν ἀγακλειτὸν θρασυμήδην·
ὅς ῥ' ἠῢς θεράπων σαρπηδόνος ἦεν ἄνακτος·
τὸν βάλε νείαιραν κατὰ γαστέρα λῦσε δὲ γυῖα·
σαρπηδὼν δ' αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ
δεύτερος ὁρμηθεὶς· ὁ δὲ πήδασον οὔτασεν ἵππον
ἔγχει δεξιὸν ὦμον· ὁ δ' ἔβραχε θυμὸν ἀΐσθων·
κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακὼν ἀπὸ δ' ἔπτατο θυμὸς·
τὼ δὲ διαστήτην· κρίκε δὲ ζυγὸν ἡνία δέ σφι
σύγχυτ' ἐπειδὴ κεῖτο παρήορος ἐν κονίῃσι·
τοῖο μὲν αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ·
σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ·

ἀΐξας ἀπέκοψε παρήορον· οὐδ' ἐμάτησε·
τὼ δ' ἰθυνθήτην· ἐν δὲ ῥυτῆρσι τάνυσθεν.
τὼ δ' αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο·
ἔνθ' αὖ σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ·
πατρόκλου δ' ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ' ἀκωκὴ
ἔγχεος· οὐδ' ἔβαλ' αὐτόν. ὁ δ' ὕστερος ὤρνυτο χαλκῷ
πάτροκλος. τοῦ δ' οὐχ ἅλιον βέλος ἔκφυγε χειρός·
ἀλλ' ἔβαλ' ἔνθ' ἄρα τε φρένες ἔρχαται ἀμφ' ἁδινὸν κῆρ·
ἤριπε δ' ὡς ὅτε τις δρῦς ἤριπεν· ἢ ἀχερωΐς·
ἠὲ πίτυς βλωθρὴ· τήν τ' οὔρεσι τέκτονες ἄνδρες
ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι,
ὣς ὁ πρόσθ' ἵππων καὶ δίφρου τανυσθεὶς
βεβρυχὼς, κόνιος δεδραγμένος αἱματοέσσης·
ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν·
αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσιν·
ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος·
ὣς ὑπὸ πατρόκλῳ λυκίων ἀγὸς ἀσπιστάων·
κτεινόμενος μενέαινε· φίλον δ' ὀνόμηνεν ἑταῖρον·
Γλαῦκε πέπον πολεμιστὰ μετ' ἄνδρασι νῦν σε μάλα χρὴ
αἰχμητήν τ' ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
νῦν τοι ἐελδέσθω πόλεμος κακὸς, εἰ θοός ἐσσι·
πρῶτα μὲν ὄτρυνον λυκίων ἡγήτορας ἄνδρας·
πάντῃ ἐποιχόμενος σαρπηδόνος ἀμφιμάχεσθαι·
αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ·
σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος
ἔσσομαι ἤματα πάντα διαμπερὲς· εἴ κέ μ' ἀχαιοὶ
τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα·
ἀλλ' ἔχεο κρατερῶς ὄτρυνε δὲ λαὸν ἅπαντα.
Ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν
ὀφθαλμοὺς· ῥῖνας θ'· ὁ δὲ λὰξ ἐν στήθεσι βαίνων·

ἐκ χροὸς ἕλκε δόρυ· προτὶ δὲ φρένες αὐτῷ ἕποντο·
τοῖο δ' ἅμα ψυχήν τε, καὶ ἔγχεος ἐξέρυσ' αἰχμήν·
μυρμιδόνες δ' αὐτοῦ σχέθον ἵππους φυσιόωντας,
ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματ' ἀνάκτων·
γλαύκῳ δ' αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι·
ὠρίνθη δέ οἱ ἦτορ ὅτ' οὐ δύνατο προσαμῦναι·
χειρὶ δ' ἑλὼν, ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν
ἕλκος· ὃ δή μιν τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ
τείχεος ὑψηλοῖο ἀρὴν ἑτάροισιν ἀμύνων·
εὐχόμενος δ' ἄρα εἶπεν ἑκηβόλῳ ἀπόλλωνι·
Κλῦθι ἄναξ, ὅς που λυκίης ἐν πίονι δήμῳ
εἰς, ἢ ἐνὶ τροίῃ· δύνασαι δὲ σὺ πάντοσ' ἀκούειν
ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.
ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν· ἀμφὶ δέ μοι χεὶρ,
ὀξείῃς ὀδύνῃσιν ἐλήλαται· οὐδέ μοι αἷμα
τερσῆναι δύναται· βαρύθει δέ μοι ὦμος ὑπ' αὐτοῦ·
ἔγχος δ' οὐ δύναμαι σχεῖν ἔμπεδον· οὐδὲ μάχεσθαι
ἐλθὼν δυσμενέεσσιν· ἀνὴρ δ' ὤριστος ὄλωλεν·
σαρπηδὼν διὸς υἱός· ὁ δ' οὐδ' ᾧ παιδὶ ἀμύνει·
ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι·
κοίμισον δ' ὀδύνας· δὸς δέ μοι κράτος ὄφρ' ἑτάροισι
κεκλόμενος λυκίοισιν, ἐποτρύνω πολεμίζειν·
αὐτός τ' ἀμφὶ νέκυϊ κατατεθνηῶτι μάχωμαι·
Ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε φοῖβος ἀπόλλων·
αὐτίκα παῦσ' ὀδύνας ἀπὸ δ' ἕλκεος ἀργαλέοιο,
αἷμα μέλαν τέρσηνε· μένος δέ οἱ ἔμβαλε θυμῷ·
γλαῦκος δ' ἔγνω ᾗσιν ἐνὶ φρεσὶ, γήθησέν τε·
ὅττι οἱ ὦκ' ἤκουσε μέγας θεὸς εὐξαμένοιο·
πρῶτα μὲν ὤτρυνεν λυκίων ἡγήτορας ἄνδρας·
πάντῃ ἐποιχόμενος σαρπηδόνος ἀμφὶ μάχεσθαι·

αὐτὰρ ἔπειτα μετὰ τρῶας κίε μακρὰ βιβάσθων·
πουλυδάμαντ' ἐπὶ πανθοΐδην καὶ ἀγήνορα δῖον·
βῆ δὲ μετ' αἰνείαν τε καὶ ἕκτορα χαλκοκορυστήν·
ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
ἕκτορ· νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων·
οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης·
θυμὸν ἀποφθινύθουσι· σὺ δ' οὐκ ἐθέλεις ἐπαμύνειν·
κεῖται σαρπηδὼν λυκίων ἀγὸς ἀσπιστάων·
ὃς λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ·
τὸν δ' ὑπὸ πατρόκλῳ δάμασ' ἔγχει χάλκεος ἄρης·
ἀλλὰ φίλοι πάρστητε· νεμεσήθητε δὲ θυμῷ·
μὴ ἀπὸ τεύχε' ἕλωνται· ἀεικίσσωσι δὲ νεκρόν,
μυρμιδόνες δαναῶν κεχολωμένοι ὅσοι ὄλοντο·
τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν·
Ὣς ἔφατο· τρῶας δὲ κατακρῆθεν λάβε πένθος
ἄσχετον οὐκ ἐπιεικτόν· ἐπεί σφισιν ἕρμα πόληος
ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμ' αὐτῷ
λαοὶ ἕποντ'· ἐν δ' αὐτὸς ἀριστεύεσκε μάχεσθαι·
βὰν δ' ἰθὺς δαναῶν λελιημένοι· ἦρχε δ' ἄρα σφιν·
ἕκτωρ χωόμενος σαρπηδόνος. αὐτὰρ ἀχαιοὺς
ὦρσε μενοιτιάδαο πατρόκλῆος λάσιον κῆρ·
αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·
Αἴαντε· νῦν σφῶιν ἀμύνεσθαι φίλον ἔστω·
οἷοί περ πάρος ἦτε μετ' ἀνδράσιν ἢ καὶ ἀρείους·
κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος ἀχαιῶν
σαρπηδών· ἀλλ' εἴ μιν ἀεικισσαίμεθ' ἑλόντες·
τεύχεά τ' ὤμοιιν ἀφελοίμεθα· καί τιν' ἑταίρων
αὐτοῦ ἀμυνομένων· δαμασαίμεθα νηλέϊ χαλκῷ·
Ὣς ἔφαθ'· οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον·
οἳ δ' ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας·

τρῶες δὲ καὶ λύκιοι καὶ μυρμιδόνες καὶ ἀχαιοὶ
σύμβαλον ἀμφὶ νέκυϊ κατατεθνειῶτι μάχεσθαι·
δεινὸν ἀΰσαντες· μέγα δ' ἔβραχε τεύχεα φωτῶν·
ζεὺς δ' ἐπὶ νύκτ' ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ·
ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη·
ὦσαν δὲ πρότεροι τρῶες ἑλίκωπας ἀχαιούς·
βλῆτο γὰρ οὔτι κάκιστος ἀνὴρ μετὰ μυρμιδόνεσσιν·
υἱὸς ἀγακλῆος μεγαθύμου δῖος ἐπειγεύς·
ὅς ῥ' ἐν βουδείῳ εὐναιομένῳ ἤνασσε
τὸ πρὶν· ἀτὰρ τότε γ' ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας·
ἐς πηλῆ' ἱκέτευσε· καὶ ἐς θέτιν ἀργυρόπεζαν.
οἳ δ' ἅμ' ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι·
ἴλιον εἰς εὔπωλον· ἵνα τρώεσσι μάχοιτο·
τὸν ῥα τότ' ἁπτόμενον νέκυος βάλε φαίδιμος ἕκτωρ·
χερμαδίῳ κεφαλὴν· ἡ δ' ἄνδιχα πᾶσα κεάσθη·
ἐν κόρυθι βριαρῇ· ὁ δ' ἄρα πρηνὴς ἐπὶ νεκρῷ
κάππεσεν· ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής·
πατρόκλῳ δ' ἄρ' ἄχος γένετο φθιμένου ἑτάροιο·
ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς
ὠκέϊ· ὅς τ' ἐφόβησε κολοιούς τε ψῆράς τε·
ὣς ἰθὺς λυκίων πατρόκλεις ἱπποκέλευθε·
ἔσσυο καὶ τρώων· κεχόλωσο δὲ κῆρ ἑτάροιο·
καί ῥ' ἔβαλε σθενέλαον ἰθαιμένεος φίλον υἱὸν·
αὐχένα χερμαδίῳ· ῥῆξεν δ' ἀπὸ τοῖο τένοντε·
χώρησαν δ' ὑπό τε πρόμαχοι καὶ φαίδιμος ἕκτωρ
ὅσση δ' αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται·
ἥν ῥά τ' ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ·
ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων·
τόσσον ἐχώρησαν τρῶες· ὤσαντο δ' ἀχαιοί·
γλαῦκος δὲ πρῶτος λυκίων ἀγὸς ἀσπιστάων·

ἐτράπετ' ἔκτεινε δὲ βαθυκλῆα μεγάθυμον,
χάλκωνος φίλον υἱόν, ὃς ἑλλάδι οἰκία ναίων,
ὄλβῳ τε πλούτῳ τε μετέπρεπε μυρμιδόνεσσι·
τὸν μὲν ἄρα γλαῦκος, στῆθος μέσον οὔτασε δουρὶ
στρεφθεὶς ἐξαπίνης ὅτε μιν κατέμαρπτε διώκων·
δούπησεν δὲ πεσών. πυκινὸν δ' ἄχος ἔλλαβ' ἀχαιούς·
ὡς ἔπεσ' ἐσθλὸς ἀνήρ· μέγα δὲ τρῶες κεχάροντο·
στὰν δ' ἀμφ' αὐτὸν ἰόντες ἀολλέες· οὐδ' ἄρ' ἀχαιοὶ
ἀλκῆς ἐξελάθοντο· μένος δ' ἰθὺς φέρον αὐτῶν·
ἔνθ' αὖ μηριόνης τρώων ἕλεν ἄνδρα κορυστὴν
λαόγονον θρασὺν υἱὸν ὀνήτορος. ὃς διὸς ἱρεὺς
ἰδαίου ἐτέτυκτο· θεὸς δ' ὣς τίετο δήμῳ·
τὸν βάλ' ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς
ᾤχετ' ἀπὸ μελέων. στυγερὸς δ' ἄρα μιν σκότος εἷλεν
αἰνείας δ' ἐπὶ μηριόνῃ δόρυ χάλκεον ἧκεν·
ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος·
ἀλλ' ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·
πρόσω γὰρ κατέκυψε· τὸ δ' ἐξόπιθεν δόρυ μακρὸν
οὔδει ἐνισκίμφθη· ἐπὶ δ' οὐρίαχος πελεμίχθη,
ἔγχεος· ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος ἄρης·
αἰχμὴ δ' αἰνείαο κραδαινομένη κατὰ γαίης·
ᾤχετ' ἐπεί ῥ' ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν·
αἰνείας δ' ἄρα θυμὸν ἐχώσατο· φώνησέν τε·
Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα·
ἔγχος ἐμὸν κατέπαυσε διαμπερές· εἴ σ' ἔβαλόν περ·
τὸν δ' αὖ μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα·
αἰνεία· χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα,
πάντων ἀνθρώπων σβέσσαι μένος· ὅς κέ σευ ἄντα
ἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι·
εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ·

αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς
εὖχος ἐμοὶ δώης· ψυχὴν δ' ἄϊδι κλυτοπώλῳ.
Ὣς φάτο, τὸν δ' ἐνένιπε μενοιτίου ἄλκιμος υἱός·
μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·
ὦ πέπον· οὔτι τρῶες ὀνειδείοις ἐπέεσσι
νεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει·
ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ' ἐνὶ βουλῇ·
τῷ· οὔτι χρὴ μῦθον ὀφέλλειν ἀλλὰ μάχεσθαι·
Ὣς εἰπὼν ὁ μὲν ἦρχ', ὁ δ' ἅμ' ἕσπετο ἰσόθεος φώς·
τῶν δ' ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει
οὔρεος ἐν βήσσῃς· ἕκαθεν δέ τε γίνετ' ἀκουή·
ὣς τῶν ὤρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης·
χαλκοῦ τε ῥινοῦ τε· βοῶν τ' εὐποιητάων·
νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·
οὐδ' ἂν ἔτι φράδμων περ ἀνὴρ σαρπηδόνα δῖον
ἔγνω· ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν·
ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους·
οἱ δ' αἰεὶ περὶ νεκρὸν ὁμίλεον· ὡς ὅτε μυῖαι
σταθμῷ ἐπὶ βρομέωσι περιγλαγέας κατὰ πέλλας
ὥρῃ ἐν εἰαρινῇ· ὅτε τε γλάγος ἄγγεα δεύει·
ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον· οὐδέ ποτε ζεὺς
τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ·
ἀλλὰ κατ' αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ·
πολλὰ μάλ' ἀμφὶ φόνῳ πατρόκλου μερμηρίζων·
ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ·
αὐτοῦ ἐπ' ἀντιθέῳ σαρπηδόνι φαίδιμος ἕκτωρ
χαλκῷ δῃώσῃ· ἀπό τ' ὤμων τεύχε' ἕληται·
ἢ ἔτι καὶ πλεόνεσσιν ὀφέλλει δὴ πόνον αἰπύν·
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
ὄφρ' ἠῢς θεράπων πηληϊάδεω ἀχιλῆος·

ἐξαῦτις τρῶάς τε καὶ ἕκτορα χαλκοκορυστήν,
ὥσαιτο προτὶ ἄστυ· πολέων δ' ἀπὸ θυμὸν ἕλοιτο,
ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν·
ἐς δίφρον δ' ἀναβὰς φύγαδ' ἔτραπε· κέκλετο δ' ἄλλους
τρῶας φευγέμεναι· γνῶ γὰρ διὸς ἱρὰ τάλαντα.
ἔνθ' οὐδ' ἴφθιμοι λύκιοι μένον· ἀλλ' ἐφόβηθεν
πάντες ἐπεὶ βασιλῆα ἴδον βεβλημμένον ἦτορ,
κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπ' αὐτῷ
κάππεσον· εὖτ' ἔριδα κρατερὴν ἐτάνυσε κρονίων·
οἱ δ' ἄρ' ἀπ' ὤμοιιν σαρπηδόνος ἔντε' ἕλοντο,
χάλκεα μαρμαίροντα· τὰ μὲν κοίλας ἐπὶ νῆας
δῶκε φέρειν ἑτάροισι μενοιτίου ἄλκιμος υἱός·
καὶ τότ' ἀπόλλωνα προσέφη νεφεληγερέτα ζεύς·
εἰ δ' ἄγε νῦν φίλε φοῖβε κελαινεφὲς αἷμα κάθηρον,
ἐλθὼν ἐκ βελέων σαρπηδόνα· καί μιν ἔπειτα
πολλὸν ἀποπροφέρων, λοῦσον ποταμοῖο ῥοῇσι·
χρῖσόν τ' ἀμβροσίῃ, περί τ' ἄμβροτα εἵματα ἕσσον.
πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,
ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν· οἵ ῥά μιν ὦκα
θήσουσιν λυκίης εὐρείης πίονι δήμῳ.
ἔνθα ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε,
τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων·
Ὣς ἔφατ' οὐδ' ἄρα πατρὸς ἀνηκούστησεν ἀπόλλων·
βῆ δὲ κατ' ἰδαίων ὀρέων, ἐς φύλοπιν αἰνήν.
αὐτίκα δ' ἐκ βελέων σαρπηδόνα δῖον ἀείρας,
πολλὸν ἀποπροφέρων λοῦσεν ποταμοῖο ῥοῇσι·
χρῖσέν τ' ἀμβροσίῃ, περὶ δ' ἄμβροτα εἵματα ἕσσεν
πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,
ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν· οἵ ῥά μιν ὦκα
κάτθεσαν ἐν λυκίης εὐρείης πίονι δήμῳ·

πάτροκλος

πάτροκλος δ' ἵπποισι καὶ αὐτομέδοντι κελεύσας,
τρῶας καὶ λυκίους μετεκίαθε· καὶ μέγ' ἀάσθη
νήπιος· εἰ δὲ ἔπος πηληϊάδαο φύλαξεν,
ἦ τ' ἂν ὑπέκφυγε κῆρα κακὴν, μέλανος θανάτοιο·
ἀλλ' αἰεί τε διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν·
ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ, καὶ ἀφείλετο νίκην,
ῥηϊδίως· ὅτε δ' αὐτὸς ἐποτρύνῃσι μάχεσθαι,
ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.
ἔνθα τίνα πρῶτον, τίνα δ' ὕστατον ἐξενάριξας
πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατόνδε κάλεσσαν.
ἄδρηστον μὲν πρῶτα, καὶ αὐτόνοον, καὶ ἔχεκλον·
καὶ πέριμον, μεγάδην, καὶ ἐπίστορα, καὶ μελάνιππον·
αὐτὰρ ἔπειτ' ἔλασον, καὶ μούλιον, ἠδὲ πυλάρτην,
τοὺς ἕλεν· οἱ δ' ἄλλοι φύγαδ' ἐμνώοντο ἕκαστος.
ἔνθά κεν ὑψίπυλον τροίην ἕλον υἷες ἀχαιῶν
πατρόκλου ὑπὸ χερσί· πέρι πρὸ γὰρ ἔγχεϊ θῦεν,
εἰ μὴ ἀπόλλων φοῖβος ἐϋδμήτου ἐπὶ πύργου
ἔστη, τῷ ὀλοὰ φρονέων· τρώεσσι δ' ἀρήγων·
τρὶς μὲν ἐπ' ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο
πάτροκλος· τρὶς δ' αὐτὸν ἀπεστυφέλιξεν ἀπόλλων,
χείρεσιν ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος·
δεινὰ δ' ὁμοκλήσας, προσέφη ἑκάεργος ἀπόλλων·
Χάζεο διογενὲς πατρόκλεες· οὔ νύ τοι αἶσα
σῷ ὑπὸ δουρὶ, πόλιν πέρθαι τρώων ἀγερώχων·
οὐδ' ὑπ' ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων·
Ὣς φάτο· πάτροκλος δ' ἀνεχάζετο πολλὸν ὀπίσσω
μῆνιν ἀλευάμενος ἑκατηβόλου ἀπόλλωνος·
ἕκτωρ δ' ἐν σκαιῇσι πύλῃς, ἔχε μώνυχας ἵππους·
δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσας,

ἢ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.
ταῦτ' ἄρα οἱ φρονέοντι παρίστατο φοῖβος ἀπόλλων.
ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε
ἀσίῳ. ὃς μήτρως ἦν ἕκτορος ἱπποδάμοιο.
αὐτοκασίγνητος ἑκάβης. υἱὸς δὲ δύμαντος.
ὃς φρυγίην ναίεσκε ῥοῆς ἔπι σαγγαρίοιο.
τῷ μιν ἐισάμενος προσεφώνεε φοῖβος ἀπόλλων.
ἕκτορ τίπτε μάχης ἀποπαύεαι οὐδέ τι σε χρή.
αἴθ' ὅσον ἥσσων εἰμὶ τόσον σέο φέρτερος εἴην.
τῷ κε τάχα στυγερῶς πολέμου ἀπερωήσαιο.
ἀλλ' ἄγε πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.
αἴ κέν πως μιν ἕλῃς δώῃ δέ τοι εὖχος ἀπόλλων.
Ὣς εἰπὼν. ὁ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν.
κεβριόνῃ δ' ἐκέλευσε δαΐφρονι φαίδιμος ἕκτωρ.
ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ ἀπόλλων.
δύσεθ' ὅμιλον ἰών. ἐν δὲ κλόνον ἀργείοισιν
ἧκε κακόν. τρωσὶν δὲ καὶ ἕκτορι κῦδος ὄπαζεν.
ἕκτωρ δ' ἄλλους μὲν δαναοὺς ἔα οὐδ' ἐνάριζεν.
αὐτὰρ ὁ πατρόκλῳ ἔπεχε κρατερώνυχας ἵππους.
πάτροκλος δ' ἑτέρωθεν ἀφ' ἵππων ἆλτο χαμᾶζε,
σκαιῇ ἔγχος ἔχων. ἑτέρηφι δὲ λάζετο πέτρον.
μάρμαρον ὀκριόεντα. τόν οἱ περὶ χεὶρ ἐκάλυψε.
ἧκε δ' ἐρεισάμενος οὐδὲ δὴν ἅζετο φωτός.
οὐδ' ἁλίωσε βέλος. βάλε δ' ἕκτορος ἡνιοχῆα.
κεβριόνην. νόθον υἱὸν ἀγακλῆος πριάμοιο.
ἵππων ἡνί' ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.
ἀμφοτέρας δ' ὀφρῦς σύνελεν λίθος οὐδέ οἱ ἔχεν
ὀστέον. ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν
αὐτοῦ πρόσθε ποδῶν. ὁ δ' ἄρ' ἀρνευτῆρι ἐοικώς.
κάππεσ' ἀπ' εὐεργέος δίφρου. λίπε δ' ὀστέα θυμός.

τὸν δ' ἐπικερτομέων προσέφης πατρόκλεις ἱππεῦ·
ὦ πόποι ἦ μάλ' ἐλαφρὸς ἀνὴρ ὃς ῥεῖα κυβιστᾷ·
εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,
πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν
νηὸς ἀποθρώσκων. εἰ καὶ δυσπέμφελος εἴη·
ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ·
ἦ ῥα καὶ ἐν τρώεσσι κυβιστητῆρες ἔασιν·
Ὣς εἰπὼν ἐπὶ κεβριόνῃ ἥρωϊ βεβήκει,
οἶμα λέοντος ἔχων ὅς τε σταθμοὺς κεραΐζων·
ἔβλητο πρὸς στῆθος ἑή τέ μιν ὤλεσεν ἀλκή,
ὣς ἐπὶ κεβριόνῃ πατρόκλεις ἆλσο μεμαώς·
ἕκτωρ δ' αὖθ' ἑτέρωθεν ἀφ' ἵππων ἆλτο χαμᾶζε·
τὼ περὶ κεβριόναο λέονθ' ὣς δηρινθήτην,
ὥ τ' ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο·
ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·
ὣς περὶ κεβριόναο δύω μήστωρες ἀϋτῆς·
πάτροκλός τε μενοιτιάδης καὶ φαίδιμος ἕκτωρ·
ἵεντ' ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ·
ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν, οὐχὶ μεθίει·
πάτροκλος δ' ἑτέρωθεν ἔχεν ποδός· οἱ δὲ δὴ ἄλλοι
τρῶες καὶ δαναοὶ σύναγον κρατερὴν ὑσμίνην·
ὡς δ' εὖρός τε νότος τ' ἐριδαίνετον ἀλλήλοιιν
οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην·
φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν·
αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους·
ἠχῇ θεσπεσίῃ· πάταγος δέ τε ἀγνυμενάων,
ὣς τρῶες καὶ ἀχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες
δήουν. οὐδ' ἕτεροι μνώοντ' ὀλοοῖο φόβοιο·
πολλὰ δὲ κεβριόνην ἀμφ' ὀξέα δοῦρα πεπήγει·
ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες·

πολλὰ δὲ χερμάδια μεγάλ' ἀσπίδας ἐστυφέλιξε·
μαρναμένων ἀμφ' αὐτόν· ὁ δ' ἐν στροφάλιγγι κονίης·
κεῖτο μέγας μεγαλωστὶ λελασμένος ἱπποσυνάων·
ὄφρα μὲν ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει·
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο· πῖπτε δὲ λαός·
ἦμος δ' ἠέλιος μετενείσατο βουλυτόνδε,
καὶ τότε δή ῥ' ὑπὲρ αἶσαν ἀχαιοὶ φέρτεροι ἦσαν·
ἐκ μὲν κεβριόνην βελέων ἥρωα ἔρυσσαν
τρώων ἐξ ἐνοπῆς· καὶ ἀπ' ὤμων τεύχε' ἕλοντο·
πάτροκλος δὲ τρωσὶ κακὰ φρονέων ἐνόρουσε·
τρὶς μὲν ἔπειτ' ἐπόρουσε θοῷ ἀτάλαντος ἄρηϊ·
σμερδαλέα ἰάχων· τρὶς δ' ἐννέα φῶτας ἔπεφνεν·
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
ἔνθ' ἄρα τοι πάτροκλε φάνη βιότοιο τελευτή·
ἤντετο γάρ τοι φοῖβος ἐν κρατερῇ ὑσμίνῃ
δεινός· ὁ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν·
ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε·
στῆ δ' ὄπιθε· πλῆξεν δὲ μετάφρενον εὐρέε τ' ὤμω·
χειρὶ καταπρηνεῖ· στρεφεδίνηθεν δέ οἱ ὄσσε·
τοῦ δ' ἀπὸ μὲν κρατὸς κυνέην βάλε φοῖβος ἀπόλλων·
ἡ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφ' ἵππων
αὐλῶπις τρυφάλεια· μιάνθησαν δὲ ἔθειραι
αἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις ἦεν·
ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν·
ἀλλ' ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον,
ῥύετ' ἀχιλλῆος· τότε δὲ ζεὺς ἕκτορι δῶκεν
ᾗ κεφαλῇ φορέειν· σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος·
πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος·
βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπ' ὤμων
ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα·

λῦσε δέ οἱ θώρηκα ἄναξ διὸς υἱὸς ἀπόλλων·
τὸν δ' ἄτη φρένας εἷλε· λύθεν δ' ὑπὸ φαίδιμα γυῖα·
στῆ δὲ ταφών· ὄπιθεν δὲ, μετάφρενον ὀξέϊ δουρὶ
ὤμων μεσσηγὺ σχεδόθεν βάλε δάρδανος ἀνὴρ·
πανθοΐδης εὔφορβος· ὃς ἡλικίην ἐκέκαστο·
ἔγχεΐ θ' ἱπποσύνῃ τε· πόδεσσί τε καρπαλίμοισι·
καὶ γὰρ δή ποτε φῶτας ἐείκοσι βῆσεν ἀφ' ἵππων·
πρῶτ' ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·
ὅς τοι πρῶτος ἐφῆκε βέλος πατρόκλεις ἱππεῦ·
οὐδὲ δάμασσ'· ὁ μὲν αὖθις ἀνέδραμε· μίκτο δ' ὁμίλῳ
ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον· οὐδ' ὑπόμεινε
πάτροκλον γυμνόν περ ἐόντ' ἐν δηϊοτῆτι·
πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς·
ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων·
ἕκτωρ δ' ὡς εἶδεν πατροκλῆα μεγάθυμον·
ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ·
ἀγχίμολον ῥά οἱ ἦλθε κατὰ στίχας· οὖτα δὲ δουρὶ·
νείατον ἐς κενεῶνα· διαπρὸ δὲ χαλκὸν ἔλασσε·
δούπησεν δὲ πεσὼν μέγα δ' ἤκαχε λαὸν ἀχαιῶν.
ὡς δ' ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ·
τώτ' ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον
πίδακος ἀμφ' ὀλίγης· ἐθέλουσι δὲ πινέμεν ἄμφω·
πολλά δέ τ' ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφι·
ὣς πολέας πέφνοντα μενοιτίου ἄλκιμον υἱόν·
ἕκτωρ πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα·
καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντ' ἀγόρευε·
πάτροκλ'· ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἀμήν·
τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν·
νήπιε· τάων δὲ πρόσθ' ἕκτορος ὠκέες ἵπποι·

ποσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δ' αὐτὸς,
τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω
ἦμαρ ἀναγκαῖον· σὲ δέ τ' ἐνθάδε γῦπες ἔδονται.
ἆ δείλ'· οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν ἀχιλλεύς·
ὅς πού σοι μάλα πολλὰ μένων ἐπετέλλετ' ἰόντι·
μή μοι πρὶν ἰέναι πατρόκλεις ἱπποκέλευθε
νῆας ἀνὰ γλαφυράς, πρίν γ' ἕκτορος ἀνδροφόνοιο·
αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.
ὥς πού σε προσέφη· σοὶ δὲ φρένας ἄφρονι πεῖθε.
τὸν δ' ὀλιγοδρανέων προσέφης πατρόκλεις ἱππεῦ·
ἤδη νῦν ἕκτορ, μεγάλ' εὔχεο· σοὶ γὰρ ἔδωκε
νίκην ζεὺς κρονίδης καὶ ἀπόλλων· οἵ μ' ἐδάμασσαν,
ῥηϊδίως· αὐτοὶ γὰρ ἀπ' ὤμων τεύχε' ἕλοντο·
τοιοῦτοι δ' εἴπερ μοι ἐείκοσιν ἀντεβόλησαν·
πάντες κ' αὐτόθ' ὄλοντο, ἐμῷ ὑπὸ δουρὶ δαμέντες·
ἀλλά με μοῖρ' ὀλοὴ καὶ λητοῦς ἔκτανεν υἱός·
ἀνδρῶν δ' εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις·
ἄλλο δέ τοι ἐρέω· σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
οὔθην οὐδ' αὐτὸς δηρὸν βέῃ· ἀλλά τοι ἤδη·
ἄγχι παρέστηκε θάνατος, καὶ μοῖρα κραταιὴ·
χερσὶ δαμέντ' ἀχιλῆος ἀμύμονος αἰακίδαο·
Ὣς ἄρα μιν εἰπόντα, τέλος θανάτοιο κάλυψε·
ψυχὴ δ' ἐκ ῥεθέων πταμένη ἄϊδος δὲ βεβήκει·
ὃν πότμον γοόωσα, λιποῦσ' ἀδροτῆτα καὶ ἥβην·
τὸν καὶ τεθνειῶτα, προσηύδα φαίδιμος ἕκτωρ·
πατρόκλεις· τίνυ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;
τίς δ' οἶδ' εἴ κ' ἀχιλλεὺς θέτιδος πάϊς ἠϋκόμοιο·
φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς, ἀπὸ θυμὸν ὀλέσσαι·
Ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς
εἴρυσε λὰξ προβάς· τὸν δ' ὕπτιον ὦσ' ἀπὸ δουρός·

αὐτίκα δὲ ξὺν δουρὶ μετ' αὐτομέδοντα βεβήκει·
ἀντίθεον θεράποντα ποδώκεος αἰακίδαο·
ἵετο γὰρ βαλέειν· τὸν δ' ἔκφερον ὠκέες ἵπποι·
ἄμβροτοι· οὓς πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα·

ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Ρ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

π Ερὶ τοῦ πατρόκλου σώματος, καρτερὰ συνίσταται μάχη, καθ' ἣν καὶ εὔφορβος ἀναιρεῖται ὑπὸ μενελάου· ἕκτωρ δὲ τὴν ἀχιλλέως ἐνδύεται πανοπλίαν· καὶ ἀνθίσταται τοῖς ἕλλησιν· οἱ δὲ περὶ μενέλαον, ἀντίλοχον διαπέμπονται, πρὸς ἀχιλλέα, τὸν πατρόκλου θάνατον ἀγγέλλοντα· ὑποδύντες δὲ καὶ δράμενοι τὸ σῶμα τοῖς ὤμοις φέρουσιν· οἱ δὲ ἄραντες· προμαχοῦσι καὶ ἀπείργουσι τοὺς πολεμίους·

Ῥῶ, δαναοὶ τρῶές τε νέκυν περὶ ἀμφιμάχοντο.

Οὐδ' ἔλαθ' ἀτρέος υἱὸν ἀρηΐφιλον
μενέλαον·
πάτροκλος τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ·
ἀμφὶ δ' ἄρ' αὐτῷ βαῖν' ὥς τις περὶ πόρτακι μήτηρ
πρωτοτόκος κινυρὴ· οὐ πρὶν εἰδυῖα τόκοιο·
ὣς περὶ πατρόκλῳ βαῖνε ξανθὸς μενέλαος·
πρόσθε δέ οἱ δόρυ τ' ἔσχε, καὶ ἀσπίδα πάντοσ' ἐΐσην·
τὸν κτάμεναι μεμαὼς· ὅς τις τοῦ γ' ἀντίος ἔλθοι·
οὐδ' ἄρα πάνθου υἱὸς ἐϋμελίης ἀμέλησε,
πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δ' ἄρ' αὐτοῦ
ἔστη· καὶ προσέειπεν ἀρηΐφιλον μενέλαον·
ἀτρείδη μενέλαε, διοτρεφὲς ὄρχαμε λαῶν·
χάζεο· λεῖπε δὲ νεκρὸν· ἔα δ' ἔναρα βροτόεντα·
οὐ γάρ τις πρότερος τρώων κλειτῶν τ' ἐπικούρων
πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην·
τῷ με ἔα κλέος ἐσθλὸν ἐνὶ τρώεσσιν ἀρέσθαι·
μήσε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι·
Τὸν δὲ μέγ' ὀχθήσας προσέφη ξανθὸς μενέλαος·
ζεῦ πάτερ· οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι·
οὔτ' οὖν παρδάλιος τόσσον μένος, οὔτε λέοντος.
οὔτε συὸς κάπρου ὀλοόφρονος· οὔτε μέγιστος
θυμὸς ἐνὶ στήθεσσι μέγα σθένεϊ βλεμεαίνει·
ὅσσον πάνθου υἷες ἐϋμελίαι φρονέουσιν·

οὐδὲ μὲν οὐδὲ βίη ὑπερήνορος ἱπποδάμοιο·
ἧς ἥβης ἀπόνηθ' ὅτε μ' ὤνατο καί μ' ὑπέμεινε·
καί μ' ἔφατ' ἐν δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν
ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα,
εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας·
ὥς θὴν καὶ σὸν ἐγὼ λύσω μένος· εἴ κέ μευ ἄντα
στήῃς. ἀλλά σ' ἔγω ἀναχωρήσαντα κελεύω
ἐς πληθὺν ἰέναι, μή δ' ἀντίος ἵστασ' ἐμεῖο·
πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω·
Ὣς φάτο· τὸν δ' οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα·
νῦν μὲν δὴ μενέλαε διοτρεφὲς· ἦ μάλα τίσεις
γνωτὸν ἐμὸν τὸν ἔπεφνες· ἐπευχόμενος δ' ἀγορεύεις·
χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο·
ἀρρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας·
ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην·
εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε' ἐνείκας·
πάνθῳ ἐν χείρεσσι βάλω καὶ φρόντιδι δίῃ·
ἀλλ' οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται·
οὐδέ τ' ἀδήριτος ἤ τ' ἀλκῆς ἤτε φόβοιο·
Ὣς εἰπὼν οὔτησε κατ' ἀσπίδα πάντοσ' ἐΐσην·
οὐδ' ἔρρηξε χαλκόν· ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
ἀσπίδ' ἐνὶ κρατερῇ· ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ
ἀτρείδης μενέλαος ἐπευξάμενος διῒ πατρί·
ἂψ δ' ἀναχαζόμενος κατὰ στομάχοιο θέμεθλα
νύξ'· ἐπὶ δ' αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·
ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή·
δούπησε δὲ πεσών· ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ·
αἵματί οἱ δεύοντο κόμαι χαρίτεσσιν ὁμοῖαι·
πλοχμοί θ' οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο·
οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης

χώρῳ ἐν οἰοπόλῳ, ὅθ' ἅλις ἀναβέβρυχεν ὕδωρ
καλὸν τηλεθάον, τὸ δέ τε πνοιαὶ δονέουσι
παντοίων ἀνέμων καί τε βρύει ἄνθεϊ λευκῷ·
ἐλθὼν δ' ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ·
βόθρου τ' ἐξέστρεψε καὶ ἐξετάνυσσ' ἐπὶ γαίῃ·
τοῖον πάνθου υἱὸν ἐϋμελίην εὔφορβον·
ἀτρείδης μενέλαος ἐπεὶ κτάνε τεύχε' ἐσύλα·
ὡς δ' ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς·
βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ, ἥ τις ἀρίστη·
τῆς δ' αὐχέν' ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
πρῶτον, ἔπειτα δέ θ' αἷμα καὶ ἔγκατα πάντα λαφύσσει
δῃῶν· ἀμφὶ δέ τόν γε κύνες τ' ἄνδρες τε νομῆες
πολλὰ μάλ' ἰύζουσιν ἀπόπροθεν· οὐδ' ἐθέλουσιν
ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·
ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσιν ἐτόλμα
ἀντίον ἐλθέμεναι μενελάου κυδαλίμοιο·
ἔνθα κε ῥεῖα φέροι κλυτὰ τεύχεα πανθοΐδαο
ἀτρείδης· εἰ μή οἱ ἀγάσσατο φοῖβος ἀπόλλων·
ὅς ῥά οἱ ἕκτορ' ἐπῶρσε θοῷ ἀτάλαντον ἄρηϊ·
ἀνέρι εἰσάμενος κικόνων ἡγήτορι μέντῃ·
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων
ἵππους αἰακίδαο δαΐφρονος· οἳ δ' ἀλεγεινοὶ
ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ' ὀχέεσθαι·
ἄλλῳ γ' ἢ ἀχιλῆϊ· τὸν ἀθανάτη τέκε μήτηρ·
τόφρα δέ τοι μενέλαος ἀρήϊος ἀτρέος υἱὸς·
πατρόκλῳ περιβὰς, τρώων τὸν ἄριστον ἔπεφνεν
πανθοΐδην εὔφορβον ἔπαυσε δὲ θούριδος ἀλκῆς·
Ὣς εἰπὼν ὁ μὲν αὖθις ἔβη θεὸς ἄμπονον ἀνδρῶν·
ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·

πάπτηνεν δ' ἄρ' ἔπειτα κατὰ στίχας· αὐτίκα δ' ἔγνω
τὸν μὲν, ἀπαινύμενον κλυτὰ τεύχεα· τὸν δ' ἐπὶ γαίῃ
κείμενον· ἔρρει δ' αἷμα, κατ' οὐταμένην ὠτειλήν·
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ·
ὀξέα κεκληγὼς φλογὶ εἴκελος ἡφαίστοιο
ἀσβέστῳ· οὐδ' υἱὸν λάθεν ἀτρέος ὀξὺ βοήσας·
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
ὤ μοι ἐγὼν· εἰ μέν κε λίπω κατὰ τεύχεα καλὰ
πάτροκλόν θ' ὃς κεῖται ἐμῆς ἕνεκ' ἐνθάδε τιμῆς·
μή τίς μοι δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται·
εἰ δέ κεν ἕκτορι μοῦνος ἐὼν, καὶ τρωσὶ μάχωμαι
αἰδεσθεὶς μή πώς με περιστείωσ' ἕνα πολλοί·
τρῶας δ' ἐνθάδε πάντας ἄγει κορυθαίολος ἕκτωρ·
ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός·
ὁππότ' ἀνὴρ ἐθέλοι πρὸς δαίμονα φωτὶ μάχεσθαι
ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη·
τῷ μ' οὔ τις δαναῶν νεμεσήσεται· ὅς κεν ἴδηται
ἕκτορι χωρήσαντ' ἐπεὶ ἐκ θεόφιν πολεμίζει·
εἰ δέ που αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,
ἄμφω κ' αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης·
καὶ πρὸς δαίμονά περ εἴ πως ἐρυσαίμεθα νεκρὸν
πηλεΐδῃ ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη·
ἕως ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
τόφρα δ' ἐπὶ τρώων στίχες ἤλυθον· ἦρχε δ' ἄρ' ἕκτωρ
αὐτὰρ ὅγ' ἐξοπίσω ἀνεχάζετο· λεῖπε δὲ νεκρὸν
ἐντροπαλιζόμενος, ὥς τε λῖς ἠϋγένειος·
ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται·
ἔγχεσι καὶ φωνῇ· τοῦ δ' ἐν φρεσὶν ἄλκιμον ἦτορ
παχνοῦται· ἀέκων δέ τ' ἔβη ἀπὸ μεσαύλοιο,
ὣς ἀπὸ πατρόκλοιο κίε ξανθὸς μενέλαος·

στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων·
παπταίνων αἴαντα μέγαν τελαμώνιον υἱόν·
τὸν δὲ μάλ' αἶψ' ἐνόησε μάχης ἐπ' ἀριστερὰ πάσης
θαρσύνονθ' ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·
θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε φοῖβος ἀπόλλων·
βῆ δὲ θέειν· εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα·
Αἶαν· δεῦρο πέπον περὶ πατρόκλοιο θανόντος·
σπεύσομεν· αἴ κε νέκυν περ ἀχιλλῆϊ προφέρωμεν
γυμνόν· ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος ἕκτωρ·
Ὣς ἔφατ' αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·
βῆ δὲ διὰ προμάχων· ἅμα δὲ ξανθὸς μενέλαος·
ἕκτωρ μὲν πάτροκλον ἐπεὶ κλυτὰ τεύχε' ἀπηύρα.
ἕλχ'· ἵν' ἀπ' ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ·
τὸν δὲ νέκυν τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.
αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·
ἕκτωρ δ' ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθ' ἑταίρων·
ἐς δίφρον δ' ἀνόρουσε· δίδου δ' ὅ γε τεύχεα καλὰ·
τρωσὶ φέρειν προτὶ ἄστυ· μέγα κλέος ἔμμεναι αὐτῷ·
αἴας δ' ἀμφὶ μενοιτιάδῃ σάκος εὐρὺ καλύψας·
ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν·
ᾧ ῥά τε νήπι' ἄγοντι συναντήσονται ἐν ὕλῃ
ἄνδρες ἐπακτῆρες, ὃ δέ τε σθένεϊ βλεμεαίνων·
πᾶν δέ τ' ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·
ὣς αἴας περὶ πατρόκλῳ ἥρωϊ βεβήκει·
ἀτρείδης δ' ἑτέρωθεν ἀρηΐφιλος μενέλαος·
ἑστήκει μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων·
γλαῦκος δ' ἱππολόχοιο πάϊς, λυκίων ἀγὸς ἀνδρῶν·
ἕκτορ' ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·
ἕκτορ ὦ εἶδος ἄριστε· μάχης ἄρα πολλὸν ἐδεύεο·
ἦ σ' αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα·

φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς·
οἶος σὺν λαοῖσι τοὶ ἰλίῳ ἐγγεγάασιν·
οὐ γάρ τις λυκίων γε μαχησόμενος δαναοῖσιν
εἶσι περὶ πτόλιος· ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν·
μάρνασθαι δηΐοισι μετ' ἀνδράσι νωλεμὲς αἰεί,
πῶς κε σὺ χείρονα φῶτα σαώσεας μεθ' ὅμιλον
σχέτλι' ἐπεὶ σαρπηδόν' ἅμα ξεῖνον καὶ ἑταῖρον·
κάλλιπες ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι·
ὅς τοι πόλλ' ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ·
ζωὸς ἐών· νῦν δ' οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης·
τῷ νῦν εἴ τις ἐμοὶ λυκίων ἐπιπείσεται ἀνδρῶν,
οἴκαδ' ἴμεν· τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος·
εἰ γὰρ νῦν τρώεσσι μένος πολυθαρσὲς ἐνείη
ἄτρομον, οἷόν τ' ἄνδρας ἐσέρχεται, οἳ περὶ πάτρης
ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο.
αἶψά κε πάτροκλον ἐρυσαίμεθα ἴλιον εἴσω·
εἰ δ' οὗτος προτὶ ἄστυ μέγα πριάμοιο ἄνακτος
ἔλθοι τεθνειώς, καί μιν ἐρυσαίμεθα χάρμης,
αἶψά κεν ἀργεῖοι σαρπηδόνος ἔντεα καλὰ
λύσειαν, καί κ' αὐτὸν ἀγοίμεθα ἴλιον εἴσω,
τοίου γὰρ θεράπων πέφατ' ἀνέρος· ὃς μέγ' ἄριστος
ἀργείων παρὰ νηυσὶ, καὶ ἀγχέμαχοι θεράποντες·
ἀλλὰ σύ γ' αἴαντος μεγαλήτορος, οὐκ ἐτάλασσας
στήμεναι ἄντα, κατ' ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ·
οὐδ' ἰθὺς μαχέσασθαι· ἐπεὶ σέο φέρτερός ἐστι·
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν, προσέφη κορυθαιόλος ἕκτωρ·
γλαῦκε· τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες,
ὦ πέπον, ἦ τ' ἐφάμην σε περὶ φρένας ἔμμεναι ἄλλων,
τῶν ὅσσοι λυκίην ἐριβώλακα ναιετάουσι·
νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες·

ὅς τέ με φῂς αἴαντα πελώριον οὐχ ὑπομεῖναι·
οὔτοι ἐγὼ ἔῤῥιγα μάχην οὐδὲ κτύπον ἵππων·
ἀλλ' αἰεί τε διὸς κρείσσων νόος αἰγιόχοιο·
ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ· καὶ ἀφείλετο νίκην
ῥηϊδίως· ὅτε δ' αὐτὸς ἐποτρύνει μαχέσασθαι·
ἀλλ' ἄγε δεῦρο πέπον παρ' ἔμ' ἵστασο· καὶ ἴδε ἔργον·
ἠὲ πανημέριος κακὸς ἔσομαι ὡς ἀγορεύεις·
ἦ τινὰ καὶ δαναῶν ἀλκῆς μέγα περ μεμαῶτα
σχήσω ἀμυνέμεναι περὶ πατρόκλοιο θανόντος·
Ὣς εἰπὼν τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
τρῶες καὶ λύκιοι καὶ δάρδανοι ἀγχιμαχηταί·
ἀνέρες ἔστε φίλοι· μνήσασθε δὲ θούριδος ἀλκῆς·
ὄφρ' ἂν ἐγὼν ἀχιλῆος ἀμύμονος ἔντεα δύω,
καλὰ τὰ πατρόκλοιο βίην ἐνάριξα κατακτάς·
Ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος ἕκτωρ·
δηΐου ἐκ πολέμοιο· θέων δ' ἐκίχανεν ἑταίρους
ὦκα μάλ' οὔπω τῆλε ποσὶ κραιπνοῖσι μεταισπών·
οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα πηλείδαο·
στὰς δ' ἀπάνευθε μάχης πολυδακρύτου ἔντε' ἄμειβεν,
ἤτοι ὁ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ ἴλιον ἱρὴν·
τρωσὶ φιλοπτολέμοισιν· ὁ δ' ἄμβροτα τεύχε' ἔδυνε
πηλείδεω ἀχιλῆος ἅ οἱ θεοὶ οὐρανίωνες,
πατρὶ φίλῳ ἔπορον· ὁ δ' ἄρα ᾧ παιδὶ ὄπασσε
γηράς· ἀλλ' οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα·
Τὸν δ' ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα ζεὺς·
τεύχεσι πηλείδαο κορυσσόμενον θείοιο·
κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν·
ἆ δειλ' οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν·
ὃς δή τοι σχεδὸν ἔστι· σὺ δ' ἄμβροτα τεύχεα δύνεις
ἀνδρὸς ἀριστῆος· τόν τε τρομέουσι καὶ ἄλλοι·

τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε·
τεύχεα δ' οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων
εἷλες· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω·
τῶν ποινὴν ὅτι οὔτι μάχης ἐκνοστήσαντι·
δέξεται ἀνδρομάχη κλυτὰ τεύχεα πηλείωνος·
ἦ· καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε κρονίων·
ἕκτορι δ' ἥρμοσε τεύχε' ἐπὶ χροΐ· δῦ δέ μιν ἄρης
δεινὸς ἐνυάλιος· πλῆσθεν δ' ἄρα οἱ μέλε' ἐντὸς,
ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους·
βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι·
τεύχεσι λαμπόμενος μεγαθύμου πηλείωνος·
ὤτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι·
μέσθλην τε γλαῦκόν τε· μέδοντά τε θερσίλοχόν τε·
ἀστεροπαῖόν τε δεισήνορά θ' ἱππόθοόν τε·
φόρκυν τε χρομίον τε· καὶ ἔννομον οἰωνιστήν·
τοὺς ὅ γ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
Κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων·
οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων·
ἐνθάδ' ἀφ' ὑμετέρων πολίων ἤγειρα ἕκαστον·
ἀλλ' ἵνα μοι τρώων ἀλόχους καὶ νήπια τέκνα
προφρονέως ῥύοισθε, φιλοπτολέμων ἀπ' ἀχαιῶν·
τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ
λαοὺς ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω·
τῷ τις νῦν ἰθὺς τετραμμένος· ἢ ἀπολέσθω·
ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς·
ὃς δέ κε πάτροκλον καὶ τεθνειῶτά περ· ἔμπης
τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξει δέ οἱ αἴας·
ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι· ἥμισυ δ' αὐτὸς
ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ·
Ὣς ἔφαθ'· οἱ δ' ἰθὺς δαναῶν βρίσαντες ἔβησαν·

δοῦρατ' ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς,
νεκρὸν ὑπ' αἴαντος ἐρύειν τελαμωνιάδαο·
νήπιοι· ἦ τε πολέων ἐπ' αὐτῷ θυμὸν ἀπηῦρα·
καὶ τότε ἄρ αἴας εἶπε βοὴν ἀγαθὸν μενέλαον·
ὦ πέπον ὦ μενέλαε διοτρεφὲς· οὐκέτι νῶϊ
ἔλπομαι αὐτὼ περ νοστησέμεν ἐκ πολέμοιο·
οὔτοι τόσον νέκυος πέρι δείδια πατρόκλοιο,
ὅς κε τάχα τρώων κορέει κύνας ἠδ' οἰωνούς,
ὅσον ἐμῇ κεφαλῇ πέρι δείδια μήτι πάθησι
καὶ σῇ· ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει
ἕκτωρ· ἡμῖν δ' αὖτ' ἀναφαίνεται αἰπὺς ὄλεθρος·
ἀλλ' ἄγ' ἀριστῆας δαναῶν κάλει, ἤν τις ἀκούσῃ·
Ὣς ἔφατ'· οὐδ' ἀπίθησε βοὴν ἀγαθὸς μενέλαος·
ἤϋσε δὲ διαπρύσιον δαναοῖσι γεγωνώς·
ὦ φίλοι ἀργείων ἡγήτορες, ἠδὲ μέδοντες·
οἵτε παρ' ἀτρείδῃς ἀγαμέμνονι καὶ μενελάῳ,
δήμια πίνουσιν· καὶ σημαίνουσιν ἕκαστος
λαοῖς· ἐκ δὲ διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ·
ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον,
ἡγεμόνων· τόση γὰρ ἔρις πολέμοιο δέδηεν
ἀλλά τις αὐτὸς ἴτω νεμεσιζέσθω δ' ἐνὶ θυμῷ·
πάτροκλον τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι·
Ὣς ἔφατ'· ὀξὺ δ' ἄκουσεν ὀϊλῆος ταχὺς αἴας·
πρῶτος δ' ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα·
τὸν δὲ μετ' ἰδομενεὺς καὶ ὀπάων ἰδομενῆος
μηριόνης ἀτάλαντος ἐνυαλίῳ ἀνδρειφόντῃ
τῶν δ' ἄλλων τίς κεν ᾗσι φρεσὶν οὔνοματ' εἴποι
ὅσοι δὴ μετόπισθε μάχην ἤγειραν ἀχαιῶν·
τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δ' ἄρ' ἕκτωρ·
ὡς δ' ὅτ' ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο

βέβρυχε μέγα κῦμα ποτὶ ῥόον· ἀμφὶ δέ τ' ἄκραι
ἠιόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω·
τόσση ἄρα τρώων ἰαχὴ γένετ'· αὐτὰρ ἀχαιοὶ
ἕστασαν ἀμφὶ μενοιτιάδῃ, ἕνα θυμὸν ἔχοντες·
φραχθέντες σάκεσι χαλκήρεσιν· ἀμφὶ δ' ἄρα σφιν
λαμπρῇσι κορύθεσσι κρονίων ἠέρα πολλὴν
χεῦ', ἐπεὶ οὐδὲ μενοιτιάδην ἤχθαιρε πάρος γε,
ὄφρα ζωὸς ἐὼν θεράπων ἦν αἰακίδαο·
μίσησε δ' ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι
τρῳῇσιν· τῷ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους
ὦσαν δὲ πρότεροι τρῶες ἑλίκωπας ἀχαιούς·
νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν· οὐδέ τιν' αὐτῶν
τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν, ἱέμενοί περ·
ἀλλὰ νέκυν ἐρύοντο, μίνυνθα δὲ καὶ τοῦ, ἀχαιοὶ
μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας, ὦκ' ἐλέλιξεν
αἴας· ὃς περὶ μὲν εἶδος περὶ δ' ἔργα τέτυκτο,
τῶν ἄλλων δαναῶν μετ' ἀμύμονα πηλείωνα
ἴθυσεν δὲ διὰ προμάχων· συῒ εἴκελος ἀλκὴν
καπρίῳ· ὅς τ' ἐν ὄρεσσι κύνας θαλερούς τ' αἰζηοὺς
ῥηϊδίως ἐκέδασσεν ἑλιξάμενος διὰ βήσσας·
ὣς υἱὸς τελαμῶνος ἀγαυοῦ φαίδιμος αἴας·
ῥεῖα μετεισάμενος τρώων ἐκέδασσε φάλαγγας·
οἳ περὶ πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα
ἄστυ ποτὶ σφέτερον ἐρύειν, καὶ κῦδος ἀρέσθαι.
ἤτοι τὸν, λήθοιο πελασγοῦ φαίδιμος υἱὸς
ἱππόθοος, ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην,
δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας,
ἕκτορι, καὶ τρώεσσι χαριζόμενος· τάχα δ' αὐτῷ
ἦλθε κακὸν, τό οἱ οὔτις ἐρύκακεν ἱεμένων περ
τὸν δ' υἱὸς τελαμῶνος ἐπαΐξας δι' ὁμίλου·

πλῆξ' αὐτοσχεδίην, κυνέης διὰ χαλκοπαρήου·
ἤρικε δ' ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ,
πληγεῖσ' ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ·
ἐγκέφαλος δὲ παρ' αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς
αἱματόεις· τοῦ δ' αὖθι λύθη μένος, ἐκ δ' ἄρα χειρῶν
πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε
κεῖσθαι· ὁ δ' ἄγχ' αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ·
τῆλ' ἀπὸ λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι
θρέπτρα φίλοις ἀπέδωκε· μινυνθάδιος δέ οἱ αἰὼν
ἔπλεθ' ὑπ' αἴαντος μεγαθύμου δουρὶ δαμέντι·
ἕκτωρ δ' αὖτ' αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·
ἀλλ' ὁ μὲν ἄντα ἰδὼν, ἠλεύατο χάλκεον ἔγχος
τυτθόν· ὁ δὲ σχεδίον μεγάθυμον ἰφίτου υἱὸν
φωκήων ὄχ' ἄριστον, ὃς ἐν κλειτῷ πανοπῆϊ
οἰκία ναιετάασκε, πολέσσ' ἄνδρεσσιν ἀνάσσων,
τὸν βάλ' ὑπὸ κληῗδα μέσην· διὰ δ' ἀμπερὲς ἄκρη
αἰχμὴ χαλκείη, παρὰ νείατον ὦμον ἀνέσχε·
δούπησεν δὲ πεσὼν, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ·
αἴας δ' αὖ φόρκυνα δαΐφρονα φαίνοπος υἱὸν
ἱπποθόῳ περιβάντα, μέσην κατὰ γαστέρα τύψε·
ῥῆξε δὲ θώρηκος γύαλον· διὰ δ' ἔντερα χαλκὸς
ἤφυσ'· ὁ δ' ἐν κονίῃσι πεσὼν, ἕλε γαῖαν ἀγοστῷ·
χώρησαν δ' ὑπό τε πρόμαχοι καὶ φαίδιμος ἕκτωρ·
ἀργεῖοι δὲ μέγ' ἴαχον· ἐρύσαντο δὲ νεκρούς·
φόρκυνθ', ἱππόθοόν τε· λύοντο δὲ τεύχε' ἀπ' ὤμων·
ἔνθά κεν αὖτε τρῶες ἀρηϊφίλων ὑπ' ἀχαιῶν·
ἴλιον εἰσανέβησαν ἀναλκίῃσι δαμέντες·
ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ διὸς αἶσαν,
κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλ' αὐτὸς ἀπόλλων,
αἰνείαν ὤτρυνε· περίφαντι ἐοικώς

κήρυκι ἠπυτίδῃ· ὅς οἱ παρὰ πατρὶ γέροντι
κηρύσσων, γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς·
τῷ μιν ἐεισάμενος προσέφη διὸς υἱὸς ἀπόλλων·
Αἰνεία, πῶς ἂν καὶ ὑπὲρ θεῶν εἰρύσαισθε
ἴλιον αἰπεινήν· ὡς δὴ ἴδον ἀνέρας ἄλλους
κάρτεΐ τε, σθένεΐ τε πεποιθότας ἠνορέῃ τε,
πλήθεΐ τε σφετέρῳ, καὶ ὑπερδέα δῆμον ἔχοντας·
ἡμῖν δὲ ζεὺς μὲν πολὺ βούλεται, ἢ δαναοῖσι
νίκην· ἀλλ' αὐτοὶ τρεῖτ' ἄσπετον οὐδὲ μάχεσθε.
Ὣς ἔφατ'· αἰνείας δ' ἑκατηβόλον ἀπόλλωνα
ἔγνω ἐσάντα ἰδών· μέγα δ' ἕκτορα εἶπε βοήσας·
ἕκτορ τ', ἠδ' ἄλλοι τρώων ἀγοὶ ἠδ' ἐπικούρων·
αἰδὼς μὲν νῦν ἥδε γ' ἀρηϊφίλων ὑπ' ἀχαιῶν·
ἴλιον εἰσαναβῆναι ἀναλκίῃσι δαμέντας·
ἀλλ' ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστάς,
ζῆν' ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι·
τῷ ῥ' ἰθὺς δαναῶν ἴομεν, μὴ δ' οἵδε ἕκηλοι
πάτροκλον νηυσὶν πελασαίατο τεθνειῶτα·
Ὣς φάτο· καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη,
οἱ δ' ἐλελίχθησαν, καὶ ἐναντίον ἔσταν ἀχαιῶν·
ἔνθ' αὖτ' αἰνείας λειόκριτον οὔτασε δουρί·
υἱὸν ἀρίσβαντος λυκομήδεος ἐσθλὸν ἑταῖρον·
τὸν δὲ πεσόντ', ἐλέησεν ἀρηΐφιλος λυκομήδης·
στῆ δὲ μάλ' ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ·
καὶ βάλεν ἱππασίδην ἀμυθάονα ποιμένα λαῶν,
ἧπαρ ὑπὸ πραπίδων· εἶθαρ δ' ὑπὸ γούνατ' ἔλυσεν·
ὅς ῥ' ἐκ παιονίης ἐριβώλακος, εἰληλούθει·
καὶ δὲ μετ' ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι·
τὸν δὲ πεσόντ' ἐλέησεν ἀρήϊος ἀστεροπαῖος·
ἴθυσεν δὲ καὶ ὃ πρόφρων δαναοῖσι μάχεσθαι·

ἀλλ' οὔπως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ
ἑσταότες περὶ πατρόκλῳ· πρὸ δὲ δούρατ' ἔχοντο.
αἴας γὰρ μάλα πάντας ἐπῴχετο, πολλὰ κελεύων.
οὔτέ τιν' ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει.
οὔτέ τινα προμάχεσθαι ἀχαιῶν ἔξοχον ἄλλων
ἀλλὰ μάλ' ἀμφ' αὐτῷ βεβάμεν· σχεδόθεν δὲ μάχεσθαι,
ὣς αἴας ἐπέτελλε πελώριος· αἵματι δὲ χθὼν·
δεύετο πορφυρέῳ· τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον
νεκροὶ ὁμοῦ τρώων, καὶ ὑπερμενέων ἐπικούρων
καὶ δαναῶν οὐδ' οἳ γὰρ ἀναιμωτί γ' ἐμάχοντο·
παυρότεροι δὲ πολὺ φθίνυθον μέμνηντο γὰρ αἰεὶ,
ἀλλήλοις ἀν' ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν·
ὣς οἳ μὲν μάρναντο δέμας πυρός· οὐδέ κε φαίης·
οὔτέ ποτ' ἠέλιον σόον ἔμμεναι· οὔτε σελήνην.
ἠέρι γὰρ κατέχοντο μάχης· ἔπειθ' ὅσσοι ἄριστοι
ἕστασαν ἀμφὶ μενοιτιάδῃ κατατεθνηῶτι.
οἱ δ' ἄλλοι τρῶές τε καὶ εὐκνήμιδες ἀχαιοί·
εὔκηλοι πολέμιζον ὑπ' αἰθέρι· πέπτατο δ' αὐγὴ
ἠελίου ὀξεῖα· νέφος δ' οὐ φαίνετο πάσης
γαίης οὐδ' ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο
ἀλλήλων, ἀλεείνοντες βέλεα στονόεντα,
πολλὸν ἀφεσταότες· τοὶ δ' ἐν μέσῳ ἄλγε' ἔπασχον·
ἠέρι καὶ πολέμῳ τείροντο δὲ νηλέϊ χαλκῷ·
ὅσσοι ἄριστοι ἔσαν· δύο δ' οὔπω φῶτε πεπύσθην
ἀνέρε κυδαλίμω, θρασυμήδης ἀντίλοχός τε·
πατρόκλοιο θανόντος ἀμύμονος· ἀλλ' ἔτ' ἔφαντο
ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ τρώεσσι μάχεσθαι·
τὼ δ' ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων,
νόσφιν ἐμαρνάσθην· ἐπεὶ ὣς ἐπετέλλετο νέστωρ,
ὀτρύνων πόλεμόνδε μελαινάων ἀπὸ νηῶν·

τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει
ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεί,
γούνατά τε, κνῆμαί τε· πόδες δ' ὑπένερθεν ἑκάστου·
χεῖρές τ' ὀφθαλμοί τε, παλάσσετο μαρναμένοιιν,
ἀμφ' ἀγαθὸν θεράποντα ποδώκεος αἰακίδαο.
ὡς δ' ὅτ' ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην
λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ,
δεξάμενοι δ' ἄρα τοί γε διαστάντες τανύουσι
κυκλόσ' ἄφαρ δέ τε ἰκμὰς ἔβη· δύνει δέ τ' ἀλοιφὴ
πολλῶν ἑλκόντων· τάνυται δέ τε πᾶσα διαπρό,
ὣς οἵ γ' ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ·
εἵλκεον ἀμφότεροι· μάλα γάρ σφισιν ἔλπετο θυμὸς,
τρωσὶν μὲν ἐρύειν προτὶ ἴλιον· αὐτὰρ ἀχαιοῖς
νῆας ἐπὶ γλαφυράς· περὶ δ' αὐτοῦ μῶλος ὀρώρει
ἄγριος· οὐδέ κ' ἄρης λαοσσόος οὐδέ κ' ἀθήνη.
τόν γε ἰδοῦσ', ὀνόσαιτ' οὐδ' εἰ μάλα μιν χόλος ἵκοι·
τοῖον ζεὺς ἐπὶ πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων
ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδ' ἄρα πώ τι
ᾔδεε πάτροκλον τεθνηότα δῖος ἀχιλλεύς·
πολλὸν γὰρ ἀπάνευθεν νεῶν μάρναντο θοάων,
τείχει ὑπὸ τρώων· τό μιν οὔποτε ἔλπετο θυμῷ
τεθνάμεν· ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν,
ἂψ ἀπονοστήσειν· ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν
ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν· οὐδὲ σὺν αὐτῷ·
πολλάκι γὰρ τόγε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων
ἥ οἱ ἀπαγγέλλεσκε διὸς μεγάλοιο νόημα·
δὴ τότε γ' οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη
μήτηρ, ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ' ἑταῖρος·
οἳ δ' αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ' ἔχοντες,
νωλεμὲς ἐγχρίμπτοντο, καὶ ἀλλήλους ἐνάριζον·

ὧδε δέ τις εἴπεσκεν ἀχαιῶν χαλκοχιτώνων·
Ὦ φίλοι οὐ μὲν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι·
νῆας ἐπὶ γλαφυράς· ἀλλ' αὐτοῦ γαῖα μέλαινα
πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη,
εἰ τοῦτον τρώεσσι μεθήσομεν ἱπποδάμοισιν.
ἄστυ ποτὶ σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι·
ὧδε δέ τις αὖ τρώων μεγαθύμων αὐδήσασκεν·
ὦ φίλοι εἰ καὶ μοῖρα παρ' ἀνέρι τῷδε δαμῆναι
πάντας ὁμῶς, μήπω τις ἐρωείτω πολέμοιο·
Ως ἄρα τις εἴπεσκε, μένος δ' ὄρσασκεν ἑκάστου·
ὣς οἱ μὲν μάρναντο σιδήρειος δ' ὀρυμαγδὸς
χάλκεον οὐρανὸν ἷκε, δι' αἰθέρος ἀτρυγέτοιο.
ἵπποι δ' αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες,
κλαῖον· ἐπειδὴ πρῶτα πυθέσθην ἡνιόχοιο
ἐν κονίῃσι πεσόντος ὑφ' ἕκτορος ἀνδροφόνοιο·
ἦ μὰν αὐτομέδων διώρεος ἄλκιμος υἱός·
πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων,
πολλὰ δὲ μειλιχίοισι προσηύδα πολλὰ δ' ἀρειῇ,
τὼ δ' οὔτ' ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν ἑλλήσποντον,
ἠθελέτην ἰέναι, οὔτ' ἐς πόλεμον μετ' ἀχαιούς·
ἀλλ' ὥστε στήλη μένει ἔμπεδον, ἥτ' ἐπὶ τύμβῳ
ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός·
ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες,
οὔδει ἐνισκήψαντε καρήατα· δάκρυα δέ σφιν
θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν,
ἡνιόχοιο πόθῳ· θαλερὴ δὲ μιαίνετο χαίτη,
ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέροισι·
μυρομένω δ' ἄρα τώ γε ἰδὼν ἐλέησε κρονίων·
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
ἆ δειλώ· τί σφῶϊ δόμεν πηλῆϊ ἄνακτι

θνητῷ· ὑμεῖς δὲ ἐστὸν ἀγήρω τ' ἀθανάτω τε·
ἢ ἵνα δυστήνοισι μετ' ἀνδράσιν ἄλγε' ἔχητον·
„ οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς
„ πάντων ὅσατε γαῖαν ἐπιπνείει τε καὶ ἕρπει·
ἀλλ' οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν,
ἕκτωρ πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω,
ἢ οὐχ' ἅλις ὡς καὶ τεύχε' ἔχει καὶ ἐπεύχεται αὔτως·
σφῶϊν δ' ἐν γούνασι βαλῶ μένος, ἠδ' ἐνὶ θυμῷ·
ὄφρα καὶ αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο,
νῆας ἐπὶ γλαφυρὰς ἔτι γὰρ σφισι κῦδος ὀρέξω·
κτείνειν, ἐσόκε νῆας ἐϋσσέλμους ἀφίκωνται·
δύη τ' ἠέλιος, καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ·
Ὣς εἰπὼν, ἵπποισιν ἐνέπνευσε μένος ἠΰ·
τὼ δ' ἀπὸ χαιτάων κονίην οὖδάς δε βαλόντε,
ῥίμφ' ἔφερον θοὸν ἅρμα μετὰ τρῶας καὶ ἀχαιοὺς·
τοῖσι δ' ἐπ' αὐτομέδων μάχετ' ἀχνύμενός περ ἑταίρου
ἵπποις ἀΐσσων, ὥς τ' αἰγυπιὸς μετὰ χῆνας·
ῥεῖα μὲν γὰρ φεύγεσκεν ὑπ' ἐκ τρώων ὀρυμαγδοῦ.
ῥεῖα δ' ἐπαΐξασκε πολὺν καθ' ὅμιλον ὀπάζων·
ἀλλ' οὐχ ᾕρει φῶτας ὅτ' ἐσσεύετο διώκειν·
οὐ γάρ πως ἦν οἶον ἐόνθ' ἱερῷ ἐνὶ δίφρῳ,
ἔγχει ἐφορμᾶσθαι, καὶ ἐπισχεῖν ὠκέας ἵππους·
ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν·
ἀλκιμέδων υἱὸς λαέρκεος αἱμονίδαο·
στῆ δ' ὄπιθεν δίφροιο καὶ αὐτομέδοντα προσηύδα·
αὐτόμεδον· τίς τοί νυ θεῶν νηκερδέα βουλὴν
ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς·
οἷον πρὸς τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ
μοῦνος, αὐτάρ τοι ἑταῖρος ἀπέκτατο· τεύχεα δ' ἕκτωρ
αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται αἰακίδαο.

τὸν δ' αὖτ' αὐτομέδων προσέφη, διώρεος υἱός·
ἀλκίμεδον· τίς γάρ τοι ἀχαιῶν ἄλλος ὁμοῖος
ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,
εἰ μὴ πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος,
ζωὸς ἐών· νῦν δ' αὖ θάνατος καὶ μοῖρα κιχάνει·
ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα
δέξαι· ἐγὼ δ' ἵππων ἀποβήσομαι· ὄφρα μάχωμαι·
Ὣς ἔφατ'· ἀλκιμέδων δὲ βοηθόον ἅρμ' ἐπορούσας,
καρπαλίμως μάστιγα, καὶ ἡνία λάζετο χερσίν·
αὐτομέδων δ' ἀπόρουσε· νόησε δὲ φαίδιμος ἕκτωρ·
αὐτίκα δ' αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα·
αἰνεία τρώων βουληφόρε χαλκοχιτώνων·
ἵππω τώδ' ἐνόησα ποδώκεος αἰακίδαο·
ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·
τώ κεν ἐελποίμην αἱρησέμεν εἰ σύ γε θυμῷ
σῷ ἐθέλεις· ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊν
τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι ἄρηϊ·
Ὣς ἔφατ'· οὐδ' ἀπίθησεν ἐῢς πάϊς ἀγχίσαο·
τὼ δ' ἰθὺς βήτην βοέῃς εἰλυμμένω ὤμους·
αὔῃσι στερεῇσι, πολὺς δ' ἐπελήλατο χαλκός·
τοῖσι δ' ἅμα χρόμιός τε καὶ ἄρητος θεοειδής·
ἤϊσαν ἀμφότεροι μάλα δέ σφισιν ἔλπετο θυμὸς·
αὐτώ τε κτενέειν, ἐλάαν τ' ἐριαύχενας ἵππους·
νήπιοι· οὐδ' ἄρ' ἔμελλον ἀναιμωτί γε νέεσθαι.
αὖτις ἀπ' αὐτομέδοντος· ὁ δ' εὐξάμενος διὶ πατρὶ·
ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφιμελαίνας·
αὐτίκα δ' ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·
ἀλκίμεδον· μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους·
ἀλλὰ μάλ' ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε
ἕκτορα πριαμίδην μένεος σχήσεσθαι ὀΐω,

πρίν γ' ἐπ' ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω
νῶϊ κατακτείναντα, φοβῆσαι δὲ στίχας ἀνδρῶν
ἀργείων, ἤ κ' αὐτὸς ἐνὶ πρώτοισιν ἁλώη.
Ὣς εἰπὼν αἴαντε καλέσσατο καὶ μενέλαον·
αἴαντ' ἀργείων ἡγήτορε καὶ μενέλαε,
ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ' ὅσοι ἄριστοι
ἀμφ' αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν·
νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ.
τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα
ἕκτωρ αἰνείας θ' οἳ τρώων εἰσὶν ἄριστοι·
ἀλλ' ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
ἥσω γὰρ καὶ ἐγὼ τὰ δέ κεν διῒ πάντα μελήσει.
ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·
καὶ βάλεν ἀρήτοιο κατ' ἀσπίδα πάντοσ' ἐΐσην·
ἡ δ' οὐκ ἔγχος ἔρυτο· διαπρὸ δὲ εἴσατο χαλκός·
νειαίρῃ δ' ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασεν·
ὡς δ' ὅταν ὀξὺν ἔχων πέλεκυν αἰζηὸς ἀνὴρ·
κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο
ἶνα τάμῃ διὰ πᾶσαν, ὁ δὲ προθορὼν ἐρίπῃσιν·
ὣς ἄρ' ὅγε, προθορὼν, πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος
νηδυίοισι μάλ' ὀξὺ κραδαινόμενον λῦε γυῖα.
ἕκτωρ δ' αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·
ἀλλ' ὁ μὲν ἄντα ἰδὼν, ἠλεύατο χάλκεον ἔγχος.
πρόσω γὰρ κατέκυψε· τὸ δ' ἐξόπιθεν δόρυ μακρὸν·
οὔδει ἐνισκίμφθη· ἐπὶ δ' οὐρίαχος πελεμίχθη
ἔγχεος· ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος ἄρης·
καὶ νύ κε δὴ ξιφέεσσ' αὐτοσχεδὸν ὁρμηθήτην·
εἰ μὴ σφω' αἴαντε διέκριναν μεμαῶτε·
οἵ ῥ' ἦλθον καθ' ὅμιλον ἑταίρου κικλήσκοντος·
τοὺς δ' ὑποταρβήσαντες, ἐχώρησαν πάλιν αὖτις·

ἕκτωρ, αἰνείας τ' ἠδὲ χρόμιος θεοειδής·
ἄρητον δὲ κατ' αὖθι λίπον δεδαϊγμένον ἦτορ
κείμενον· αὐτομέδων δὲ θοῷ ἀτάλαντος ἄρηϊ,
τεύχεά τ' ἐξενάριξε, καὶ εὐχόμενος ἔπος ηὔδα·
ἦ δὴ μὰν ὀλίγον γε μενοιτιάδαο θανόντος
κῆρ ἄχεος μεθέηκα, χερείονά περ καταπέφνων·
Ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα
θῆκ', ἂν δ' αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν
αἱματόεις· ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς·
ἂψ δ' ἐπὶ πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη,
ἀργαλέη πολύδακρυς· ἔγειρε δὲ νεῖκος ἀθήνη,
οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα ζεὺς·
ὀρνύμεναι δαναούς· δὴ γὰρ νόος ἐτράπετ' αὐτοῦ·
ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσῃ
ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο,
ἢ καὶ χειμῶνος δυσθαλπέος· ὅς ῥά τε ἔργων
ἀνθρώπους ἀνέπαυσεν· ἐπὶ χθονί, μῆλα δὲ κήδει,
ὣς ἡ πορφυρέῃ νεφέλῃ πυκάσασα ἑαυτήν·
δύσετ' ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον·
πρῶτον δ' ἀτρέος υἱὸν ἐποτρύνασα προσηύδα,
ἴφθιμον μενέλαον· ὁ γὰρ ῥά οἱ ἐγγύθεν ἦεν·
εἰσαμένη φοίνικι δέμας, καὶ ἀτειρέα φωνήν·
σοὶ μὲν δὴ μενέλαε, κατηφείη καὶ ὄνειδος,
ἔσσεται, εἴ κ' ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον
τείχει ὕπο τρώων ταχέες κύνες ἑλκύσουσιν·
ἀλλ' ἔχεο κρατερῶς, ὤτρυνε δὲ λαὸν ἅπαντα·
Τὴν δ' αὖτε προσέειπε βοὴν ἀγαθὸς μενέλαος·
φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ ἀθήνη
δοίη κάρτος ἐμοί, βελέων δ' ἀπερύκοι ἐρωήν·
τῷ κεν ἔγωγ' ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν·

πατρόκλῳ· μέγα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.
ἀλλ᾽ ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδ᾽ ἀπολήγει,
χαλκῷ δηϊόων· τῷ γὰρ ζεὺς κῦδος ὀπάζει.
Ὣς φάτο· γήθησεν δὲ θεὰ γλαυκῶπις ἀθήνη,
ὅττι ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.
ἐν δὲ βίην ὤμοισι, καὶ ἐν γούνασιν ἔθηκε.
καί οἱ μυίης θάρσος ἐνὶ στήθεσιν ἐνῆκεν,
ἥ τε καὶ εἰργομένη μάλα περ χροὸς ἀνδρομέοιο,
ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμ᾽ ἀνθρώπου,
τοίου μιν θάρσους πλῆσεν φρένας ἀμφιμελαίνας.
βῆ δ᾽ ἐπὶ πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
ἔσκε δ᾽ ἐνὶ τρώεσσι ποδῆς υἱὸς ἠετίωνος,
ἀφνειός τ᾽ ἀγαθός τε μάλιστα δέ μιν τίεν ἕκτωρ
δήμου· ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής.
τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς μενέλαος,
ἀΐξαντα φόβον δὲ διὰ πρὸ δὲ χαλκὸν ἔλασσε.
δούπησεν δὲ πεσών· ἀτὰρ ἀτρείδης μενέλαος·
νεκρὸν ὑπ᾽ ἐκ τρώων ἔρυσεν, μετὰ ἔθνος ἑταίρων.
ἕκτορα δ᾽ ἐγγύθεν ἱστάμενος ὤτρυνεν ἀπόλλων
φαίνοπι ἀσιάδῃ ἐναλίγκιος· ὅς οἱ ἁπάντων
ξείνων φίλτατος ἔσκεν ἀβυδόθι οἰκία ναίων.
τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος ἀπόλλων.
ἕκτορ τίς κέ σ᾽ ἔτ᾽ ἄλλος ἀχαιῶν ταρβήσειεν·
οἷον δὴ μενέλαον ὑπέτρεσας· ὃς τὸ πάρος περ
μαλθακὸς αἰχμητής· νῦν δ᾽ οἴχεται οἶος ἀείρας
νεκρὸν ὑπ᾽ ἐκ τρώων σὸν δ᾽ ἔκτανε πιστὸν ἑταῖρον,
ἐσθλὸν ἐνὶ προμάχοισι· ποδῆν υἱὸν ἠετίωνος.
Ὣς φάτο· τὸν δ᾽ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα.
βῆ δὲ διὰ προμάχων, κεκορυθμένος αἴθοπι χαλκῷ.
καὶ τότ᾽ ἄρα κρονίδης, ἕλετ᾽ αἰγίδα θυσανόεσσαν

μαρμαρέην· ἴδην δὲ κατανεφέεσσι κάλυψεν·
ἀστράψας δὲ μάλα μεγάλ' ἔκτυπε· τὴν δ' ἐτίναξε·
νίκην δὲ τρώεσσι δίδου· ἐφόβησε δ' ἀχαιούς·
πρῶτος πηνέλεως βοιώτιος ἦρξε φόβοιο·
βλῆτο γὰρ ὦμον, δουρὶ πρόσω τετραμμένος αἰεί·
ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις·
αἰχμὴ πουλυδάμαντος· ὁ γὰρ βάλε σχεδόθεν ἐλθών·
λήϊτον αὖθ', ἕκτωρ σχεδὸν οὔτασε χεῖρ' ἐπὶ καρπῷ,
υἱὸν ἀλεκτρυόνος μεγαθύμου· παῦσε δὲ χάρμης·
τρέσε δὲ παπτήνας ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ
ἔγχος ἔχων ἐν χειρὶ, μαχήσεσθαι τρώεσσιν·
ἕκτορα δ' ἰδομενεὺς μετὰ λήϊτον ὁρμηθέντα·
βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·
ἐν καυλῷ δ' ἐάγη δολιχὸν δόρυ· τοὶ δ' ἐβόησαν
τρῶες· ὁ δ' ἰδομενῆος ἀκόντισε δευκαλίδαο
δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥ' ἀπὸ τυτθὸν ἅμαρτεν·
αὐτὰρ ὁ μηριόναο ὀπάονά θ' ἡνίοχόν τε·
κοίρανον· ὅς ῥ' ἐκ λύκτου ἐϋκτιμένης ἕπετ' αὐτῷ·
πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας
ἤλυθε· καί κε τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,
εἰ μὴ κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους·
καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ·
αὐτὸς δ' ὤλεσε θυμὸν ὑφ' ἕκτορος ἀνδροφόνοιο·
τὸν βάλ' ὑπὸ γναθμοῖο καὶ οὔατος· ἐκ δ' ἄρ' ὀδόντας·
ὦσε δόρυ πρυμνόν· διὰ δὲ γλῶσσαν τάμε μέσσην·
ἤριπε δ' ἐξ ὀχέων· κατὰ δ' ἡνία χεῦεν ἔραζε·
καὶ τάγε μηριόνης ἔλαβεν χέρεσσι φίλῃσι,
κύψας ἐκ πεδίοιο, καὶ ἰδομενῆα προσηύδα·
Μ άστιε νῦν, ἕως κε θοὰς ἐπὶ νῆας ἵκηαι·
γινώσκεις δὲ καὶ αὐτὸς ὅτ' οὐκέτι κάρτος ἀχαιῶν·

Ὣς ἔφατ᾽· ἰδομενεὺς δ᾽ ἵμασεν καλλίτριχας ἵππους,
νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ·
οὐδ᾽ ἔλαθ᾽ αἴαντα μεγαλήτορα καὶ μενέλαον
ζεὺς, ὅτε δὴ τρώεσσι δίδου ἑτεραλκέα νίκην·
τοῖσι δὲ μύθων ἦρχε μέγας τελαμώνιος αἴας·
ὢ πόποι· ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι·
γνοίη ὅτι τρώεσσι πατὴρ ζεὺς κῦδος ὀπάζει·
τῶν μὲν γὰρ πάντων βέλε᾽ ἅπτεται ὅς τις ἀφείη,
ἢ κακὸς, ἢ ἀγαθός· ζεὺς δ᾽ ἔμπης πάντ᾽ ἰθύνει·
ἡμῖν δ᾽ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε·
ἀλλ᾽ ἄγετ᾽ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην·
ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσομεν, ἠδὲ καὶ αὐτοὶ
χάρμα φίλοις ἑτάροισι γενοίμεθα νοστήσαντες·
οἵ που δεῦρ᾽ ὁρόωντες ἀκηχέατ᾽ οὐδ᾽ ἔτι φασὶν
ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους
σχήσεσθ᾽, ἀλλ᾽ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι·
εἴη δ᾽ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα
πηλεΐδῃ· ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι
λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθ᾽ ἑταῖρος·
ἀλλ᾽ οὔπω δύναμαι ἰδέειν τοιοῦτον ἀχαιῶν·
ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε, καὶ ἵπποι·
ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπ᾽ ἠέρος υἷας ἀχαιῶν·
ποίησον δ᾽ αἴθρην· δὸς δ᾽ ὀφθαλμοῖσιν ἰδέσθαι·
ἐν δὲ φάει καὶ ὄλεσον, ἐπεὶ νύ τοι εὔαδεν οὕτως·
Ὣς φάτο· τὸν δὲ πατὴρ ὀλοφύρατο δακρυχέοντα·
αὐτίκα δ᾽ ἠέρα μὲν σκέδασεν, καὶ ἀπῶσεν ὀμίχλην,
ἠέλιος δ᾽ ἐπέλαμψε μάχη δ᾽ ἐπὶ πᾶσα φαάνθη·
καὶ τότ᾽ ἄρ᾽ αἴας εἶπε βοὴν ἀγαθὸν μενέλαον·
Σκέπτεο νῦν μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι·
ζωὸν ἔτ᾽ ἀντίλοχον, μεγάθυμον νέστορος υἱόν·

ὄτρυνον δ' ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα,
εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ' ἑταῖρος·
Ὣς ἔφατ'· οὐδ' ἀπίθησε βοὴν ἀγαθὸς μενέλαος·
βῆ δ' ἰέναι, ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,
ὅς τ' ἐπεὶ ἄρ κε κάμῃσι κύνας τ' ἄνδρας τ' ἐρεθίζων
οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
πάννυχοι ἐγρήσσοντες· ὁ δὲ κρειῶν ἐρατίζων
ἰθύει· ἀλλ' οὔτι πρήσσει· θαμέες γὰρ ἄκοντες
ἀντίοι ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν
καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ,
ἠῶθεν δ' ἀπονόσφιν ἔβη τετιηότι θυμῷ,
ὣς ἀπὸ πατρόκλοιο βοὴν ἀγαθὸς μενέλαος,
ἤιε πόλλ' ἀέκων· πέρι γὰρ δίε μή μιν ἀχαιοὶ
ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν·
πολλὰ δὲ μηριόνῃ τε καὶ αἰάντεσσι κέλευε·
Αἴαντ' ἀργείων ἡγήτορε, μηριόνη τε
νῦν τις ἐνηείης πατροκλῆος δειλοῖο
μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι
ζωὸς ἐών· νῦν δ' αὖ θάνατος καὶ μοῖρα κιχάνει·
Ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς μενέλαος·
πάντοσε παπταίνων ὥς τ' αἰετὸς· ὅν ῥά τε φασὶν
ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,
ὅν τε καὶ ὑψόθ' ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ,
θάμνῳ ὑπ' ἀμφικόμῳ κατακείμενος· ἀλλά τ' ἐπ' αὐτῷ
ἔσσυτο· καί τε μιν ὦκα λαβὼν ἐξείλετο θυμόν,
ὣς τότε σοὶ μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ·
πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων·
εἴ που νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιο·
τὸν δὲ μάλ' αἶψ' ἐνόησε μάχης ἐπ' ἀριστερὰ πάσης·
θαρσύνονθ' ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·

ἀγχοῦ δ' ἱστάμενος προσέφη ξανθὸς μενέλαος·
Ἀντίλοχ' εἰ δ' ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι
λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.
ἤδη μέν σε καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα,
γινώσκειν ὅτι πῆμα θεὸς δαναοῖσι κυλίνδει·
νίκη δὲ τρώων· πέφαται δ' ὤριστος ἀχαιῶν
πάτροκλος· μεγάλη δὲ ποθὴ δαναοῖσι τέτυκται.
ἀλλὰ σύ γ' αἶψ' ἀχιλῆϊ θέων ἐπὶ νῆας ἀχαιῶν,
εἰπεῖν αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ
γυμνόν· ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος ἕκτωρ.
Ὣς ἔφατ' ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας.
δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε
δακρυόφιν πλῆσθεν· θαλερὴ δέ οἱ ἔσχετο φωνή.
ἀλλ' οὐδ' ὧς μενελάου ἐφημοσύνης ἀμέλησε.
βῆ δὲ θέειν, τὰ δὲ τεύχε' ἀμύμονι δῶκεν ἑταίρῳ
λαοδόκῳ· ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.
τὸν μὲν δακρυχέοντα πόδες φέρον ἐκ πολέμοιο,
πηλεΐδῃ ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.
οὐδ' ἄρα σοὶ μενέλαε διοτρεφὲς ἤθελε θυμὸς
τειρομένοις ἑτάροισιν ἀμυνέμεν· ἔνθεν ἀπῆλθεν
ἀντίλοχος· μεγάλη δὲ ποθὴ πυλίοισιν ἐτύχθη,
ἀλλ' ὅ γε τοῖσι μὲν θρασυμήδεα δῖον ἀνῆκεν·
αὐτὸς δ' αὖτ' ἐπὶ πατρόκλῳ ἥρωϊ βεβήκει·
στῆ δ' ἄρ' ἐπ' αἰάντεσσι κιών· εἶθαρ δὲ προσηύδα·
κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν
ἐλθεῖν εἰς ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω
νῦν ἰέναι μάλα περ κεχολωμένον ἕκτορι δίῳ·
οὐ γάρ πως ἂν γυμνὸς ἐὼν τρώεσσι μάχοιτο·
ἡμεῖς δ' αὐτοί περ, φραζώμεθα μῆτιν ἀρίστην·
ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσομεν, ἠδὲ καὶ αὐτοὶ

τρώων ἐξ ἐνοπῆς, θάνατον καὶ κῆρα φύγοιμεν·
Τ όν δ' ἠμείβετ' ἔπειτα μέγας τελαμώνιος αἴας·
πάντα κατ' αἶσαν ἔειπες, ἀγακλεὲς ὦ μενέλαε·
ἀλλὰ σὺ μὲν καὶ μηριόνης ὑποδύντε μάλ' ὦκα,
νεκρὸν ἀείραντες φέρετ' ἐκ πόνου· αὐτὰρ ὄπισθε
νῶϊ μαχησόμεθα τρωσίν τε καὶ ἕκτορι δίῳ
ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ,
μίμνομεν ὀξὺν ἄρηα, παρ' ἀλλήλοισι μένοντες·
Ὡ ς ἔφαθ' οἱ δ' ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο,
ὕψι μάλα μεγάλως· ἐπὶ δ' ἴαχε λαὸς ὄπισθεν
τρωϊκὸς ὡς εἶδον νέκυν αἴροντας ἀχαιούς·
ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵτ' ἐπὶ κάπρῳ
βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων·
ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες·
ἀλλ' ὅτε δή ῥ' ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς·
ἄψ τ' ἀνεχώρησαν· διά τ' ἔτρεσαν ἄλλυδις ἄλλος·
ὣς τρῶες· εἵως μὲν ὁμιλαδὸν αἰὲν ἕποντο,
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·
ἀλλ' ὅτε δὴ ῥ' αἴαντε μεταστρεφθέντε κατ' αὐτοὺς,
σταίησαν, τῶν δ' ἐτράπετο χρώς· οὐδέ τις ἔτλη
πρόσσω ἀΐξας, περὶ νεκροῦ δηριάασθαι.
Ὡ ς οἵ γε μεμαῶτε, νέκυν φέρον ἐκ πολέμοιο,
νῆας ἐπὶ γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν
ἄγριος ἠΰτε πῦρ, τό, τ' ἐπεσσύμενον πόλιν ἀνδρῶν,
ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι
ἐν σέλαϊ μεγάλῳ, τὸ δ' ἐπιβρέμει ἶς ἀνέμοιο
ὣς μὲν τοῖς, ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων·
ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν.
οἱ δ' ὥς θ' ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες,
ἕλκωσ' ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπόν,

ἢ δοκόν,

ἠὲ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς
τείρεθ' ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν,
ὣς οἵ γε μεμαῶτε νέκυν φέρον· αὐτὰρ ὄπισθεν
αἴαντ' ἰχανέτην ὥς τε πρὼν ἰχάνει ὕδωρ·
ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς·
ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα
ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίονδε τίθησι
πλάζων· οὐδέ τι μιν σθένεϊ ῥηγνῦσι ῥέοντες,
ὣς αἰεὶ αἴαντε μάχην ἀνέργον ὀπίσω
τρώων· οἳ δ' ἅμ' ἕποντο· δύω δ' ἐν τοῖσι μάλιστα
αἰνείας τ' ἀγχισιάδης, καὶ φαίδιμος ἕκτωρ·
τῶν δ' ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν
οὖλον κεκλήγοντες ὅτε προΐδωσιν ἰόντα
κίρκον· ὅς τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,
ὣς ἄρ ὑπ' αἰνείᾳ τε καὶ ἕκτορι κοῦροι ἀχαιῶν·
οὖλον κεκλήγοντες ἴσαν· λήθοντο δὲ χάρμης·
πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τ' ἀμφί τε τάφρον
φευγόντων δαναῶν· πολέμου δ' οὐ γίνετ' ἐρωή.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Σ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ

Ἀχιλλεὺς τὸν πατρόκλου θάνατον ἐπιγνοὺς ὀδύρεται· ἀνελθοῦσα δὲ ἡ θέτις ἐκ τῆς θαλάσσης, παρηγορεῖ αὐτὸν· καὶ παραινεῖ ἀπέχεσθαι τοῦ πολέμου· ἕως ἂν αὐτῷ ὅπλα κομίσῃ παρὰ τοῦ ἡφαίστου· κελευσάσης δὲ ἥρας· ἄνοπλος προσελθὼν ἐπὶ τὴν τάφρον· ἐπιφαίνεται τοῖς πολεμίοις, καὶ αὐτὸν ἐκπλαγέντες φεύγουσι· καὶ κατὰ τὴν φυγὴν πολλοὶ διαφθείρονται· τὸ δὲ τοῦ πατρόκλου σῶμα διασώσαντες οἱ μυρμιδόνες λούουσιν· ἥφαιστος δὲ ἀχιλλεῖ πανοπλίαν κατασκευάζει·

ΙΛΙΑΔΟΣ ΤΗΣ. Σ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Σῖγμα θέτις ἀχιλῆϊ παρ' ἡφαίστου φέρεν ὅπλα.

Σ οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
ω ἀντίλοχος δ' ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε·
τὸν δ' εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων,
τὰ φρονέοντ' ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν·
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
ὤμοι ἐγὼ· τί τ' ἄρ αὖτε καρηκομόωντες ἀχαιοὶ
νηυσὶν ἐπικλονέονται ἀτυζόμενοι πεδίοιο·
μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ·
ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε·
μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο·
χερσὶν ὕπο τρώων λείψειν φάος ἠελίοιο·
ἦ μάλα δὴ τέθνηκε μενοιτίου ἄλκιμος υἱός·
σχέτλιος· ἦ τ' ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ·
ἂψ ἐπὶ νῆας ἴμεν, μὴ δ' ἕκτορι ἶφι μάχεσθαι·
ἕως ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·
τόφρα οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ νέστορος υἱὸς·
δάκρυα θερμὰ χέων· φάτο δ' ἀγγελίην ἀλεγεινήν·
ὤμοι πηλέος υἱὲ δαΐφρονος· ἦ μάλα λυγρῆς
πεύσεαι ἀγγελίης· ἣ μὴ ὤφελλε γενέσθαι·
κεῖται πάτροκλος· νέκυος δὲ δὴ ἀμφιμάχονται
γυμνοῦ· ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαιόλος ἕκτωρ.
Ὣς φάτο· τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·

ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν·
χεύατο κὰκ κεφαλῆς· χαρίεν δ' ᾔσχυνε πρόσωπον·
νεκταρέῳ δὲ χιτῶνι μέλαιν' ἀμφίζανε τέφρη·
αὐτὸς δ' ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς·
κεῖτο· φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων·
δμωαὶ δ' ἃς ἀχιλλεὺς ληΐσσατο πάτροκλός τε·
θυμὸν ἀκηχέμεναι· μεγάλ' ἴαχον, ἐκ δὲ θύραζε
ἔδραμον ἀμφ' ἀχιλῆα δαΐφρονα· χερσὶ δὲ πᾶσαι
στήθεα πεπλήγοντο, λύθεν δ' ὑπὸ γυῖα ἑκάστης·
ἀντίλοχος δ' ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων,
χεῖρας ἔχων ἀχιλῆος· ὃ δ' ἔστενε κυδάλιμον κῆρ·
δείδιε γὰρ μὴ λαιμὸν ἀποτμήξειε σιδήρῳ·
σμερδαλέον δ' ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ,
ἡμένη ἐν βένθεσιν ἁλὸς, παρὰ πατρὶ γέροντι·
κώκυσεν τ' ἄρ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο
πᾶσαι, ὅσαι κατὰ βένθος ἁλὸς νηρηΐδες ἦσαν·
ἔνθ' ἄρ' ἔην γλαύκη τε· θάλειά τε, κυμοδόκη τε,
νησαίη· σπειώ τε, θόη θ' ἁλίη τε βοῶπις·
κυμοθόη τε καὶ ἀκταίη καὶ λιμνώρεια·
καὶ μελίτη· καὶ ἴαιρα καὶ ἀμφιθόη, καὶ ἀγαυὴ·
δωτώ τε· πρωθώ τε· φέρουσά τε· δυναμένη τε·
δεξαμένη τε· καὶ ἀμφινόμη· καὶ καλλιάνειρα
δωρὶς καὶ πανόπη· καὶ ἀγακλειτὴ γαλάτεια·
νημερτής τε· καὶ ἀψευδὴς, καὶ καλλιάνασσα·
ἔνθα δὲ ἦν κλυμένη, ἰάνειρά τε· καὶ ἰάνασσα·
μαῖρα καὶ ὠρείθυια· ἐϋπλόκαμός τ' ἀμάθεια·
ἄλλαι θ' αἳ κατὰ βένθος ἁλὸς νηρηΐδες ἦσαν·
τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δ' ἅμα πᾶσαι·
στήθεα πεπλήγοντο· θέτις δ' ἐξῆρχε γόοιο·
Κ λῦτε κασίγνηται νηρηΐδες· ὄφρ' εὖ πᾶσαι

εἴδετ' ἀκούουσαι ὅσ' ἐμῷ ἔνι κήδεα θυμῷ.
ὤμοι ἐγὼ δειλή· ὤμοι δυσαριστοτόκεια·
ἥ τ' ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε
ἔξοχον ἡρώων· ὁ δ' ἀνέδραμεν ἔρνεϊ ἶσος,
τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς,
νηυσὶν ἐπιπροέηκα κορωνίσιν ἴλιον εἴσω
τρωσὶ μαχησόμενον· τὸν δ' οὐχ ὑποδέξομαι αὖτις
οἴκαδε νοστήσαντα δόμον πηλήϊον εἴσω,
ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
ἄχνυται· οὐδέ τι οἱ δύναμαι χραισμῆσαι ἰοῦσα·
ἀλλ' εἶμ' ὄφρα ἴδωμαι φίλον τέκος ἠδ' ἐπακούσω,
ὅττι μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα·
Ὣς ἄρα φωνήσασα λίπε σπέος· αἱ δὲ σὺν αὐτῇ,
δακρυόεσσαι ἴσαν· περὶ δέ σφισι κῦμα θαλάσσης
ῥήγνυτο· ταὶ δ' ὅτε δὴ τροίην ἐρίβωλον ἵκοντο,
ἀκτὴν εἰσανέβαινον ἐπισχερὼ, ἔνθα θαμειαὶ
μυρμιδόνων εἴρυντο νέες, ταχὺν ἀμφ' ἀχιλῆα·
τῷ δὲ βαρυστενάχοντι παρίστατο πότνια μήτηρ·
ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο·
καί ῥ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
Τέκνον τί κλαίεις· τί δέ σε φρένας ἵκετο πένθος·
ἐξαύδα μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται
ἐκ διός· ὡς ἄρα δὴ πρίν γ' εὔχεο χεῖρας ἀνασχών.
πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας ἀχαιῶν,
σεῦ ἐπιδευομένους παθέειν τ' ἀεικήλια ἔργα·
Τὴν δὲ βαρυστενάχων προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
μῆτερ ἐμή· τὰ μὲν ἄρ μοι ὀλύμπιος ἐξετέλεσσεν·
ἀλλὰ τί μοι τῶν ἦδος, ἐπεὶ φίλος ὤλεθ' ἑταῖρος
πάτροκλος· τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων
ἶσον ἐμῇ κεφαλῇ, τὸν ἀπώλεσα· τεύχεα δ' ἕκτωρ

δηιώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι
καλὰ· τὰ μὲν πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
ἤματι τῷ, ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ·
ὡς ὄφελες σὺ μὲν αὖθι μετ' ἀθανάτῃς ἁλίῃσι
ναίειν· πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν·
νῦν δ' ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη·
παιδὸς ἀποφθιμένοιο· τὸν οὐχ ὑποδέξεαι αὖθις
οἴκαδε νοστήσαντ' ἐπεὶ οὐδ' ἐμὲ θυμὸς ἄνωγε
ζώειν· οὐδ' ἄνδρεσσι μετέμμεναι αἴκε μὴ ἕκτωρ
πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς, ἀπὸ θυμὸν ὀλέσσῃ
πατρόκλοιο δ' ἕλωρα μενοιτιάδεω ἀποτίσῃ·
Τὸν δ' αὖτε προσέειπε θέτις, κατὰ δάκρυ χέουσα·
ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷ' ἀγορεύεις·
αὐτίκα γάρ τοι ἔπειτα μεθ' ἕκτορα πότμος ἑτοῖμος
Τὴν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς ἀχιλλεύς,
αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρ' ἔμελλον ἑταίρῳ
κτεινομένῳ ἐπαμῦναι. ὁ μὲν μάλα τηλόθι πάτρης
ἔφθιτ' ἐμέο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι·
νῦν δ' ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν·
οὐδέ τι πατρόκλῳ γενόμην φάος, οὐδ' ἑτάροισι
τοῖς ἄλλοις· οἳ δὴ πολέες δάμεν ἕκτορι δίῳ·
ἀλλ' ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,
τοῖος ἐὼν, οἷος οὔτις ἀχαιῶν χαλκοχιτώνων,
ἐν πολέμῳ· ἀγορῇ δέ τ' ἀμείνονες εἰσὶ καὶ ἄλλοι·
ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ' ἀνθρώπων ἀπόλοιτο
καὶ χόλος, ὅς τ' ἐφέηκε πολύφρονά περ χαλεπῆναι,
ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο,
ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός,
ὡς ἐμὲ νῦν ἐχόλωσεν, ἄναξ ἀνδρῶν ἀγαμέμνων·
ἀλλὰ τὰ μὲν προτετύχθαι, ἐάσομεν ἀχνύμενοί περ·

θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ.
νῦν δ' εἶμ' ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω
ἕκτορα· κῆρα δ' ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
ζεὺς ἐθέλῃ τελέσαι ἠδ' ἀθάνατοι θεοὶ ἄλλοι.
οὐδὲ γὰρ οὐδὲ βίη ἡρακλῆος φύγε κῆρα·
ὅς περ φίλτατος ἔσκε διὶ κρονίωνι ἄνακτι.
ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος ἥρης.
ὣς καὶ ἐγὼν εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,
κείσομ' ἐπεί κε θάνω, νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην.
καί τινα τρωϊάδων καὶ δαρδανίδων βαθυκόλπων.
ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων.
δάκρυ' ὀμορξαμένην ἁδινὸν στεναχῆσαι ἐφείην.
γνοῖεν δ' ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι.
μὴ δέ μ' ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.
Τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ θέτις ἀργυρόπεζα.
ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι.
τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.
ἀλλά τοι ἔντεα καλὰ μετὰ τρώεσσιν ἔχονται.
χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαιόλος ἕκτωρ
αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται, οὐδέ ἕ φημι
δηρὸν ἐπαγλαϊεῖσθαι· ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.
ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον ἄρηος.
πρίν γ' ἐμὲ δεῦρ' ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι.
ἠῶθεν γὰρ νεῦμαι ἅμ' ἠελίῳ ἀνιόντι.
τεύχεα καλὰ φέρουσα παρ' ἡφαίστοιο ἄνακτος.
Ὣς ἄρα φωνήσασα πάλιν τράπεθ' υἷος ἑοῖο.
καὶ στρεφθεῖσ' ἁλίῃσι κασιγνήτῃσι μετηύδα.
ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον.
ὀψόμεναί τε γέρονθ' ἅλιον· καὶ δώματα πατρός.
καί οἱ πάντ' ἀγορεύσατ'· ἐγὼ δ' ἐς μακρὸν ὄλυμπον

εἶμι παρ' Ἥφαιστον κλυτοτέχνην, αἴκ' ἐθέλῃσιν
υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.
Ὣς ἔφαθ', αἱ δ' ὑπὸ κῦμα θαλάσσης αὐτίκ' ἔδυσαν.
ἡ δ' αὖτ' οὔλυμπόν δε θεὰ θέτις ἀργυρόπεζα
ἤϊεν· ὄφρα φίλῳ παιδὶ, κλυτὰ τεύχε' ἐνείκοι·
τὴν μὲν ἄρ' οὔλυμπόνδε πόδες φέρον. αὐτὰρ ἀχαιοὶ·
θεσπεσίῳ ἀλαλητῷ ὑφ' ἕκτορος ἀνδροφόνοιο
φεύγοντες· νῆάς τε καὶ ἑλλήσποντον ἵκοντο·
οὐδέ κε πάτροκλόν περ, ἐϋκνήμιδες ἀχαιοὶ
ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντ' ἀχιλῆος·
αὖτις γὰρ δή τόν γε κίχον λαός τε καὶ ἵπποι
ἕκτωρ τε πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν·
τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος ἕκτωρ·
ἑλκέμεναι μεμαώς, μέγα δὲ τρώεσσιν ὁμόκλα·
τρὶς δὲ δύ' αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν·
νεκροῦ ἀπεστυφέλιξαν· ὃ δ' ἔμπεδον ἀλκὶ πεποιθὼς,
ἄλλοτ' ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δ' αὖτε
στάσκε, μέγα ἰάχων, ὀπίσω δ' οὐ χάζετο πάμπαν·
ὡς δ' ἀπὸ σώματος οὔτι λέοντ' αἴθωνα δύνανται
ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,·
ὥς ῥα τόν οὐκ ἐδύναντο δύω αἴαντε κορυστὰ
ἕκτορα πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι·
καὶ νύ κεν ἔρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος·
εἰ μὴ πηλεΐωνι ποδήνεμος ὠκέα ἶρις·
ἄγγελος ἦλθε θέουσ' ἀπ' ὀλύμπου θωρύσσεσθαι·
κρύβδα διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν ἥρη·
ἀγχοῦ δ' ἱσταμένη, ἔπεα πτερόεντα προσηύδα·
ὄρσεο πηλεΐδη πάντων ἐκπαγλότατ' ἀνδρῶν.
πατρόκλῳ ἐπάμυνον οὗ εἵνεκα φύλοπις αἰνὴ
ἕστηκε πρὸ νεῶν οἱ δ' ἀλλήλους ὀλέκουσιν

οἱ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος·
οἱ δὲ ἐρύσσασθαι ποτὶ ἴλιον ἠνεμόεσσαν,
τρῶες ἐπιθύουσι, μάλιστα δὲ φαίδιμος ἕκτωρ,
ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε,
πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθ' ἁπαλῆς ἀπὸ δειρῆς·
ἀλλ' ἄνα μηδέ τι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω,
πάτροκλον τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι·
σοὶ λώβη· αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ·
Τὸν δ' ἠμείβετ' ἔπειτα, ποδάρκης δῖος ἀχιλλεύς·
ἶρι θεά· τίς τ' ἄρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε·
Τὸν δ' αὖτε προσέειπε, ποδήνεμος ὠκέα ἶρις
ἥρη με προέηκε διὸς κυδρὴ παράκοιτις·
οὐδ' οἶδε κρονίδης ὑψίζυγος, οὐδέ τις ἄλλος
ἀθανάτων· οἳ ὄλυμπον ἀγάννιφον ἀμφινέμονται·
Τὴν δ' ἀπαμειβόμενος, προσέφη πόδας ὠκὺς ἀχιλλεύς,
πῶς τ' ἄρ ἴω μετὰ μῶλον· ἔχουσι δὲ τεύχε' ἐκεῖνοι·
μήτηρ δ' οὔ με φίλη πρίν γ' εἴα θωρήσσεσθαι,
πρίν γ' αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι·
στεῦτο γὰρ ἡφαίστοιο πάρ' οἰσέμεν ἔντεα καλά·
ἄλλου δ' οὔτευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,
εἰ μὴ αἴαντός γε σάκος τελαμωνιάδαο·
ἀλλὰ καὶ αὐτὸς ὅγ' ἔλπομ' ἐνὶ πρώτοισιν ὁμιλεῖ·
ἔγχεϊ δηϊόων περὶ πατρόκλοιο θανόντος·
Τὸν δ' αὖτε προσέειπε ποδήνεμος ὠκέα ἶρις·
εὖ νυ καὶ ἡμεῖς ἴσμεν, ὅτι κλυτὰ τεύχε' ἔχονται·
ἀλλ' αὔτως ἐπὶ τάφρον ἰὼν τρώεσσι φάνηθι·
αἴ κεν ὑποδείσαντες ἀπόσχωνται πολέμοιο,
τρῶες· ἀναπνεύσωσι δ' ἀρήϊοι υἷες ἀχαιῶν
τειρόμενοι, ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο·
ἡ μὲν ἄρ' ὡς εἰποῦσ' ἀπέβη πόδας ὠκέα ἶρις·

αὐτὰρ ἀχιλλεὺς ὦρτο διῒ φίλος· ἀμφὶ δ' ἀθήνη,
ὤμοις ἰφθίμοισι βάλ' αἰγίδα θυσανόεσσαν·
ἀμφὶ δέ οἱ κεφαλὴν νέφος ἔστεφε δῖα θεάων
χρύσεον· ἐκ δ' αὐτοῦ δαῖε φλόγα παμφανόωσαν·
ὡς δ' ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρ' ἵκηται
τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχονται,
οἵτε πανημέριοι στυγερῷ κρίνωνται ἄρηϊ·
ἄστεος ἐκ σφετέρου, ἅμα δ' ἠελίῳ καταδύντι,
πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι· ὑψόσε δ' αὐγὴ
γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι
αἴκέν πως σὺν νηυσὶν ἄρεος ἀλκτῆρες ἵκωνται,
ὣς ἀπ' ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρ' ἵκανε·
στῆ δ' ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος· οὐδ' ἐς ἀχαιοὺς
μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετ' ἐφετμήν·
ἔνθα στὰς, ἤϋσ' ἀπάτερθε παλλὰς ἀθήνη
φθέγξατ'· αὐτὰρ τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν·
ὡς δ' ὅτ' ἀριζήλη φωνὴ, ὅτε τ' ἴαχε σάλπιγξ
ἄστυ περιπλομένων δηΐων ὑπὸ θυμοραϊστέων·
ὣς τότ' ἀριζήλη φωνὴ γένετ' αἰακίδαο.
οἱ δ' ὡς οὖν ἄϊον ὄπα χάλκεον αἰακίδαο·
πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι,
ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ·
ἡνίοχοι δ' ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ
δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου πηλείωνος,
δαιόμενον· τὸ δ' ἔδαιε θεὰ γλαυκῶπις ἀθήνη·
τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ' ἴαχε δῖος ἀχιλλεύς·
τρὶς δὲ κυκήθησαν τρῶες κλειτοί τ' ἐπίκουροι·
ἔνθα δὲ καὶ τότ' ὄλοντο δυώδεκα φῶτες ἄριστοι,
ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν· αὐτὰρ ἀχαιοὶ,
ἀσπασίως πάτροκλον ὑπ' ἐκ βελέων ἐρύσαντες,

κάτθεσαν ἐν λεχέεσσι φίλοι δ' ἀμφέσταν ἑταῖροι
μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετ' ἀχιλλεὺς,
δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον
κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ·
τὸν ῥ' ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν
ἐς πόλεμον· οὐδ' αὖτις ἐδέξατο νοστήσαντα·
ἠέλιον δ' ἀκάμαντα βοῶπις πότνια ἥρη
πέμψεν ἐπ' ὠκεανοῖο, ῥοὰς ἀέκοντα νέεσθαι·
ἠέλιος μὲν ἔδυ· παύσαντο δὲ δῖοι ἀχαιοὶ
φυλόπιδος κρατερῆς, καὶ ὁμοιΐου πολέμοιο·
τρῶες δ' αὖθ' ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης
χωρήσαντες, ἔλυσαν ὑφ' ἅρμασιν ὠκέας ἵππους·
ἐς δ' ἀγορὴν ἀγέροντο, πάρος δόρποιο μέδεσθαι·
ὀρθῶν δ' ἑσταότων, ἀγορὴ γένετ', οὐδέ τις ἔτλη
ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκ' ἀχιλλεὺς
ἐξεφάνη· δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς·
τοῖσι δὲ πουλυδάμας πεπνυμένος ἦρχ' ἀγορεύειν,
πανθοΐδης· ὁ γὰρ οἶος ὅρα πρόσω καὶ ὀπίσω·
ἕκτορι δ' ἦεν ἑταῖρος, ἰῇ δ' ἐν νυκτὶ γένοντο,
ἀλλ' ὁ μὲν ἂρ μύθοισιν· ὁ δ' ἔγχεϊ πολλὸν ἐνίκα·
ὅς σφιν ἐῢ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
ἀμφὶ μάλα φράζεσθαι φίλοι· κέλομαι γὰρ ἔγωγε
ἄστυδε νῦν ἴεναι· μὴ μίμνειν ἠῶ δῖαν·
ἐν πεδίῳ παρὰ νηυσίν. ἑκὰς δ' ἀπὸ τείχεος εἰμέν·
ὄφρα μὲν οὗτος ἀνὴρ ἀγαμέμνονι μήνιε δίῳ·
τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν ἀχαιοί·
χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων,
ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας·
νῦν δ' αἰνῶς δείδοικα ποδώκεα πηλεΐωνα·
οἷος κείνου θυμὸς ὑπέρβιος οὐκ ἐθελήσει

μίμνειν ἐν πεδίῳ· ὅθι περ τρῶες καὶ ἀχαιοί,
ἐν μέσῳ ἀμφότεροι μένος ἄρηος δατέονται·
ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν·
ἀλλ᾽ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται·
νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα πηλείωνα·
ἀμβροσίη εἰ δ᾽ ἄμμε κιχήσεται ἐνθάδ᾽ ἐόντας·
αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν
γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται ἴλιον ἱρὴν,
ὅς κε φύγῃ· πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται
τρώων· αἲ γὰρ δή μοι ἀπ᾽ οὔατος ὧδε γένοιτο·
εἰ δ᾽ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ·
νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν· ἄστυ δὲ πύργοι
ὑψηλαί τε πύλαι, σανίδες τ᾽ ἐπὶ τῇς ἀραρυῖαι
μακραὶ ἐΰξεστοι ἐζευγμέναι ἐρύσονται·
πρῶϊ δ᾽ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες,
στησόμεθ᾽ ἂν πύργους· τῷ δ᾽ ἄλγιον αἴ κ᾽ ἐθέλῃσιν
ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι·
ἂψ πάλιν εἶσ᾽ ἐπὶ νῆας ἐπεί κ᾽ ἐριαύχενας ἵππους
παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων·
εἴσω δ᾽ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει·
οὐδέ ποτ᾽ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται·
Τ όν δ᾽ ἄρ ὑπόδρα ἰδὼν προσέφη κορυθαιόλος ἕκτωρ
πουλυδάμα· σὺ μὲν οὐκ ἔτ᾽ ἐμοὶ φίλα ταῦτ᾽ ἀγορεύεις·
ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας·
ἦ οὔπω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων·
πρὶν μὲν γὰρ πριάμοιο πόλιν μέροπες ἄνθρωποι·
πάντες μυθέσκοντο πολύχρυσον· πολύχαλκον·
νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά·
πολλὰ δὲ δὴ φρυγίην καὶ μῃονίην ἐρατεινὴν·
κτήματα περνάμεν᾽ ἵκει· ἐπεὶ μέγας ὠδύσατο ζεύς·

νῦν δ' ὅτε πέρ μοι ἔδωκε κρόνου πάϊς ἀγκυλομήτεω,
κῦδος ἀρέσθ' ἐπὶ νηυσὶ, θαλάσσῃ τ' ἔλσαι ἀχαιοὺς
νήπιε· μηκέτι ταῦτα νοήματα φαῖν' ἐνὶ δήμῳ.
οὐ γάρ τις τρώων ἐπιπείσεται, οὐ γὰρ ἐάσω.
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι
καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος·
τρώων δ' ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει
συλλέξας λαοῖσι, δότω καταδημοβορῆσαι·
τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤπερ ἀχαιούς·
πρωῒ δ' ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες,
νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐγείρομεν ὀξὺν ἄρηα·
εἰ δ' ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος ἀχιλλεὺς,
ἄλγιον αἴ κ' ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε
φεύξομαι ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλ' ἄντην
στήσομαι ἤ κε φέρῃσι μέγα κράτος ἤ κε φεροίμην
ξυνὸς ἐνυάλιος καί τε κτανέοντα κατέκτα·
Ὣς ἕκτωρ ἀγόρευεν· ἐπὶ δὲ τρῶες κελάδησαν
νήπιοι ἐκ γάρ σφέων φρένας εἵλετο παλλὰς ἀθήνη·
ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι·
πουλυδάμαντι δ' ἄρ' οὔτι, ὃς ἐσθλὴν φράζετο βουλὴν,
δόρπον ἔπειθ' εἵλοντο κατὰ στρατόν· αὐτὰρ ἀχαιοὶ,
παννύχιοι πάτροκλον ἀνεστενάχοντο γοῶντες·
τοῖσι δὲ πηλεΐδης ἀδινοῦ ἐξῆρχε γόοιο,
χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου,
πυκνὰ μάλα στενάχων, ὥς τε λὶς ἠϋγένειος·
ᾧ ῥά θ' ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ,
ὕλης ἐκ πυκινῆς· ὃ δέ τ' ἄχνυται ὕστερος ἐλθών·
πολλὰ δέ τ' ἄγκε' ἐπῆλθε μετ' ἀνέρος ἴχνι' ἐρευνῶν
εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ,

ὣς ὁ βαρυστενάχων μετεφώνεε μυρμιδόνεσσιν·
ὢ πόποι· ἦ ῥ' ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ
θαρσύνων ἥρωα μενοίτιον ἐν μεγάροισι·
φῆν δέ οἱ εἰς ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν,
ἴλιον ἐκπέρσαντα· λαχόντα τε ληΐδος αἶσαν·
ἀλλ' οὐ ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ·
ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι·
αὐτοῦ ἐνὶ τροίῃ· ἐπεὶ οὐδ' ἐμὲ νοστήσαντα
δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα πηλεύς·
οὐδὲ θέτις μήτηρ· ἀλλ' αὐτοῦ γαῖα καθέξει·
νῦν δ' ἐπεὶ οὖν πάτροκλε σεῦ ὕστερος εἶμ' ὑπὸ γαῖαν,
οὔ σε πρὶν κτεριῶ πρίν γ' ἕκτορος ἐνθάδ' ἐνεῖκαι
τεύχεα καὶ κεφαλὴν μεγαθύμου σεῖο φονῆος·
δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω
τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς·
τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι, κείσεαι αὔτως·
ἀμφὶ δέ σε τρῳαὶ καὶ δαρδανίδες βαθύκολποι
κλαύσονται· νύκτας τε καὶ ἤματα δακρυχέουσαι·
τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ·
πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων·
Ὣς εἰπὼν· ἑτάροισιν ἐκέκλετο δῖος ἀχιλλεύς·
ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὄφρα τάχιστα
πάτροκλον λούσειαν ἀποβρότον αἱματόεντα·
οἱ δὲ λοετροχόον τρίποδ' ἵστασαν ἐν πυρὶ κηλέῳ,
ἐν δ' ἄρ ὕδωρ ἔχεαν ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες·
γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε· θέρμετο δ' ὕδωρ·
αὐτὰρ ἐπειδὴ ζέσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ·
καὶ τότε δὴ λοῦσαν τε καὶ ἤλειψαν λίπ' ἐλαίῳ,
ἐν δ' ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεόροιο·
ἐν λεχέεσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν·

ἐς πόδας ἐκ κεφαλῆς· καθύπερθε δὲ φάρεϊ λευκῷ·
παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφ' ἀχιλῆα·
μυρμιδόνες πάτροκλον ἀνεστενάχοντο γοῶντες·
ζεὺς δ' ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε·
Ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια ἥρη·
ἀνστήσασ' ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο
ἐξ αὐτῆς ἐγένοντο κάρηκομόωντες ἀχαιοί·
Τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια ἥρη·
αἰνότατε κρονίδη ποῖον τὸν μῦθον ἔειπες·
καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι·
ὅς περ θνητός τ' ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε·
πῶς δὴ ἔγωγ' ἥ φημι θεάων ἔμμεν ἀρίστη·
ἀμφότερον, γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
κέκλημαι· σὺ δὲ πᾶσι μετ' ἀθανάτοισιν ἀνάσσεις,
οὐκ ὄφελον τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι·
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
ἡφαίστου δ' ἵκανε δόμον θέτις ἀργυρόπεζα
ἄφθιτον ἀστερόεντα μεταπρεπέ' ἀθανάτοισι
χάλκεον, ὅν ῥ' αὐτὸς ποιήσατο κυλλοποδίων
τὸν δ' εὗρ' ἱδρώοντα ἑλισσόμενον περὶ φύσας
σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν·
ἑστάμεναι περὶ τοῖχον· ἐϋσταθέος μεγάροιο
χρύσεα δέ σφ' ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν·
ὄφρα οἱ αὐτόματοι θεῖον δύσονται ἀγῶνα·
ἠδ' αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι·
οἱ δ' ἤτοι τόσσον μὲν ἔχον τέλος· οὔατα δ' οὔ πω
δαιδάλεα προσέκειτο τά ῥ' ἤρτυε· κόπτε δὲ δεσμούς·
ὄφρ' ὅ γε ταῦτ' ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι·
τόφρα οἱ ἐγγύθεν ἦλθε θεὰ θέτις ἀργυρόπεζα·
τὴν δὲ ἴδε προμολοῦσα χάρις λιπαροκρήδεμνος.

καλή· τὴν ὤπυε περικλυτὸς ἀμφιγυήεις·
ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·
τίπτε θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶ·
αἰδοίη τε φίλη τε· πάρος γε μὲν οὔ τι θαμίζεις·
ἀλλ' ἕπεο προτέρω· ἵνα τοι παρ ξείνια θείω.
Ως ἄρα φωνήσασα· πρόσω ἄγε δῖα θεάων·
τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου·
καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
κέκλετο δ' ἥφαιστον κλυτοτέχνην· εἶπέ τε μῦθον·
ἥφαιστε πρόμολ' ὧδε· θέτις νύ τι σεῖο χατίζει·
Τὴν δ' ἠμείβετ' ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
ἦ ῥάνυ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον·
ἥ μ' ἐσάωσ' ὅτε μ' ἄλγος ἀφίκετο τῆλε πεσόντα·
μητρὸς ἐμῆς ἰότητι κυνώπιδος· ἥ μ' ἐθέλησε
κρύψαι χωλὸν ἐόντα· τότ' ἂν πάθον ἄλγεα θυμῷ·
εἰ μή μ' εὐρυνόμη τε θέτις θ' ὑπεδέξατο κόλπῳ·
εὐρυνόμη θυγάτηρ, ἀψορρόου ὠκεανοῖο·
τῇσι παρ' εἰνάετες χάλκευον δαίδαλα πολλά·
πόρπας τε, γναμπτάς θ' ἕλικας· κάλυκάς τε καὶ ὅρμους·
ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος ὠκεανοῖο·
ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος·
ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων·
ἀλλὰ θέτις τε καὶ εὐρυνόμη ἴσαν αἵ μ' ἐσάωσαν·
ἡ νῦν ἡμέτερον δόμον ἵκει· τῷ με μάλα χρεὼ·
πάντα θέτι καλλιπλοκάμῳ ζωάγρια τίνειν·
ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά·
ὄφρ' ἂν ἐγὼ φύσας ἀποθείομαι· ὅπλα τε πάντα·
ἦ καὶ ἀπ' ἀκμοθέτοιο, πέλωρ αἴητον ἀνέστη
χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί·
φύσας μὲν ῥ' ἀπάνευθε τίθει πυρός· ὅπλα τε πάντα·

λάρνακ' ἐς ἀργυρέην συλλέξατο· τοῖς ἐπονεῖτο·
σπόγγῳ δ' ἀμφὶ πρόσωπα, καὶ ἄμφω χεῖρ' ἀπομόργνυ·
αὐχένα τε στιβαρὸν, καὶ στήθεα λαχνήεντα·
δῦ δὲ χιτῶν'. ἕλε δὲ σκῆπτρον παχύ· βῆ δὲ θύραζε
χωλεύων· ὑπὸ δ' ἀμφίπολοι ῥώοντο ἄνακτι
χρύσειαι ζωῇσι· νεήνισιν ἐοικυῖαι.
τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσὶν· ἐν δὲ καὶ αὐδὴ,
καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν·
αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον, αὐτὰρ ὃ ἔρρων
πλησίον ἔνθα θέτις περ ἐπὶ θρόνου· ἷζε φαεινοῦ·
ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·
Τ τίπτε θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ·
αἰδοίη τε φίλη τε· πάρος γε μὲν οὔτι θαμίζεις·
αὔδα ὅτι φρονέεις τελέσαι δέ με θυμὸς ἄνωγεν·
εἰ δύναμαι τελέσαι γε, καὶ εἰ τετελεσμένον ἐστίν·
Τ τὸν δ' ἠμείβετ' ἔπειτα θέτις· κατὰ δάκρυ χέουσα·
ἥφαιστ' ἦ ἄρα δή τις ὅσαι θεαὶ εἰσ' ἐν ὀλύμπῳ·
τόσσα δ' ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ,
ὅσσ' ἐμοὶ ἐκ πασέων· κρονίδης ζεὺς ἄλγε' ἔδωκεν·
ἐκ μέν μ' ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν,
αἰακίδῃ πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνήν·
πολλὰ μάλ' οὐκ ἐθέλουσα· ὃ μὲν δὴ γήραϊ λυγρῷ·
κεῖται ἐνὶ μεγάροις ἀρημένος· ἄλλα δέ μοι νῦν·
υἱὸν ἐπεί μοι δῶκε γενέσθαι τε τραφέμεν τε
ἔξοχον ἡρώων· ὃ δ' ἀνέδραμεν ἔρνεϊ ἶσος·
τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς·
νηυσὶν ἐπιπροέηκα κορωνίσιν ἴλιον εἴσω·
τρωσὶ μαχησόμενον, τὸν δ' οὐχ ὑποδέξομαι αὖτις·
οἴκαδε νοστήσαντα· δόμον πηλήϊον εἴσω·
ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο

ἄχνυται,

ἄχνυται· οὐδέ τι οἱ δύναμαι χραισμῆσαι ἰοῦσα
κούρην, ἣν ἄρα οἱ γέρας ἔξελον υἷες ἀχαιῶν·
τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων ἀγαμέμνων,
ἤτοι ὃ, τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ ἀχαιοὺς
τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον· οὐδὲ θύραζε
εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες
ἀργείων· καὶ πολλὰ περικλυτὰ δῶρ᾽ ὀνόμαζον·
ἔνθ᾽ αὐτὸς μὲν ἔπειτ᾽ ἠναίνετο λοιγὸν ἀμῦναι·
αὐτὰρ ὃ πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσεν·
πέμπε δέ μιν πόλεμόνδε, πολὺν δ᾽ ἅμα λαὸν ὄπασσε·
πᾶν δ᾽ ἦμαρ μάρναντο περὶ σκαιῇσι πύλῃσι·
καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ ἀπόλλων
πολλὰ κακὰ ῥέξαντα μενοιτίου ἄλκιμον υἱὸν·
ἔκταν᾽ ἐνὶ προμάχοισι καὶ ἕκτορι κῦδος ἔδωκε·
τοὔνεκα νῦν τὰ σὰ γούναθ᾽ ἱκάνομαι αἴκ᾽ ἐθέλῃσθα
υἷϊ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν·
καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας·
καὶ θώρηχ᾽· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος·
τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων·
Τ ὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων·
αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην,
νόσφιν ἀποκρύψαι· ὅτε μιν μόρος αἰνὸς ἱκάνοι·
ὥς οἱ τεύχεα καλὰ παρέσσεται· οἷά τις αὖτε
ἀνθρώπων πολέων θαυμάσσεται· ὅς κεν ἴδηται·
Ὣ ς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ· βῆ δ᾽ ἐπὶ φύσας·
τὰς δ᾽ ἐς πῦρ ἔτρεψε· κέλευσέ τε ἐργάζεσθαι·
φῦσαι δ᾽ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων,
παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι·
ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι· ἄλλοτε δ᾽ αὖτε·

ὅππως ἥφαιστός τ' ἐθέλοι καὶ ἔργον ἄνοιτο·
χαλκὸν δ' ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε,
καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα
θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα· γέντο δὲ χειρὶ
ῥαιστῆρα κρατερόν· ἑτέρηφι δὲ γέντο πυράγρην·
ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε,
πάντοσε δαιδάλλων· περὶ δ' ἄντυγα βάλλε φαεινὴν
τρίπλακα μαρμαρέην· ἐκ δ' ἀργύρεον τελαμῶνα·
πέντε δ' ἄρ' αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ
ποίει δαίδαλα πολλὰ ἰδυίησι πραπίδεσσιν·
ἐν μὲν γαῖαν ἔτευξ' ἐν δ' οὐρανὸν· ἐν δὲ θάλασσαν·
ἠέλιόν τ' ἀκάμαντα· σελήνην τε πλήθουσαν·
ἐν δὲ τὰ τείρεα πάντα τά τ' οὐρανὸς ἐστεφάνωται·
πληϊάδας θ' ὑάδας τε τό τε σθένος ὠρίωνος·
ἄρκτον θ' ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν·
ἥ τ' αὐτοῦ στρέφεται καί τ' ὠρίωνα δοκεύει·
οἴη δ' ἄμμορός ἐστι λοετρῶν ὠκεανοῖο·
ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων
καλάς· ἐν τῇ μέν ῥα γάμοι τ' ἔσαν εἰλαπίναι τε·
νύμφας δ' ἐκ θαλάμων δαΐδων ὑπολαμπομενάων·
ἠγίνεον ἀνὰ ἄστυ· πολὺς δ' ὑμέναιος ὀρώρει·
κοῦροι δ' ὀρχηστῆρες ἐδίνεον· ἐν δ' ἄρα τοῖσιν,
αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἱ δὲ γυναῖκες
ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη·
λαοὶ δ' εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος
ὠρώρει· δύω δ' ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς
ἀνδρὸς ἀποφθιμένου· ὁ μὲν εὔχετο πάντ' ἀποδοῦναι·
δήμῳ πιφαύσκων· ὁ δ' ἀναίνετο μηδὲν ἑλέσθαι·
ἄμφω δ' ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι·
λαοὶ δ' ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί·

κήρυκες δ' ἄρα λαὸν ἐρήτυον· οἱ δὲ γέροντες·
εἵατ' ἐπὶ ξεστοῖσι λίθοις· ἱερῷ ἐνὶ κύκλῳ·
σκῆπτρα δὲ κηρύκων ἐν χέρσ' ἔχον ἠεροφώνων·
τοῖσιν ἔπειτ' ἤϊσσον· ἀμοιβηδὶς δ' ἐδίκαζον·
κεῖτο δ' ἄρ' ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα·
τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθυώτατα εἴπῃ·
τὴν δὲ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν,
τεύχεσι λαμπόμενοι· δίχα δὲ σφισιν ἥνδανε βουλή,
ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι
κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·
οἱ δ' οὔπω πείθοντο· λόχῳ δ' ὑπεθωρήσσοντο·
τεῖχος μέν ῥ' ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα
ῥύατ' ἐφεσταότες· μετὰ δ' ἀνέρες οὓς ἔχε γῆρας·
οἱ δ' ἴσαν· ἦρχε δ' ἄρα σφιν ἄρης καὶ παλλὰς ἀθήνη·
ἄμφω χρυσείω· χρύσεια δὲ εἵματα ἔσθην,
καλὼ καὶ μεγάλω σὺν τεύχεσιν· ὥστε θεώ περ
ἀμφὶς ἀριζήλω· λαοὶ δ' ὑπολίζονες ἦσαν·
οἱ δ' ὅτε δή ῥ' ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι
ἐν ποταμῷ ὅθι τ' ἀρδμὸς ἔην πάντεσι βοτοῖσι·
ἔνθ' ἄρα τοί γ' ἵζοντ' εἰλυμένοι αἴθοπι χαλκῷ
τοῖσι δ' ἔπειτ' ἀπάνευθε δύο σκοποὶ ἥατο λαῶν
δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς·
οἱ δὲ τάχα προγένοντο· δύω δ' ἅμ' ἕποντο νομῆες,
τερπόμενοι σύριγξι· δόλον δ' οὔτι προνόησαν·
οἱ μὲν τὰ προϊδόντες ἐπέδραμον· ὦκα δ' ἔπειτα
τάμνοντ' ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ
ἀργεννῶν οἰῶν· κτεῖνον δ' ἐπὶ μηλοβοτῆρας·
οἱ δ' ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν,
ἱράων προπάροιθε καθήμενοι, αὐτίκ' ἐφ' ἵππων
βάντες ἀερσιπόδων μετεκίαθον· αἶψα δ' ἵκοντο,

στησάμενοι δ' ἐμάχοντο μάχην ποταμοῖο παρ' ὄχθας·
βάλλον δ' ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν·
ἐν δ' ἔρις ἐν δὲ κυδοιμὸς ὁμίλεον· ἐν δ' ὀλοὴ κήρ·
ἄλλον ζωὸν ἔχουσα νεούτατον· ἄλλον ἄουτον·
ἄλλον τεθνειῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·
εἷμα δ' ἔχ' ἀμφ' ὤμοισι δαφοίνεον αἵματι φωτῶν·
ὡμίλευν δ' ὥστε ζωοὶ βροτοὶ ἠδ' ἐμάχοντο·
νεκρούς τ' ἀλλήλων ἔρυον κατατεθνειῶτας·
ἐν δ' ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν·
εὐρεῖαν τρίπολον· πολλοὶ δ' ἀροτῆρες ἐν αὐτῇ·
ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα·
οἱ δ' ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης·
τοῖσι δ' ἔπειτ' ἐν χερσὶ δέπας μελιηδέος οἴνου·
δόσκεν ἀνὴρ ἐπιών· οἱ δὲ στρέψασκον ἀν' ὄγμους·
ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι·
ἡ δὲ μελαίνετ' ὄπισθεν· ἀρηρομένῃ δὲ ἐῴκει
χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο·
ἐν δ' ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δ' ἔριθοι
ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες·
δράγματα δ' ἄλλα μετ' ὄγμον ἐπήτριμα πῖπτον ἔραζε·
ἄλλα δ' ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο·
τρεῖς δὲ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε
παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες·
ἀσπερχὲς πάρεχον· βασιλεὺς δ' ἐν τοῖσι σιωπῇ
σκῆπτρον ἔχων ἑστήκει ἐπ' ὄγμον γηθόσυνος κῆρ·
κήρυκες δ' ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο·
βοῦν δ' ἱερεύσαντες μέγαν ἄμφεπον· αἱ δὲ γυναῖκες
δεῖπνον ἐρίθοισι λευκ' ἄλφιτα πολλὰ πάλυνον·
ἐν δ' ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν·
καλὴν χρυσείην· μέλανες δ' ἀνὰ βότρυες ἦσαν·

ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν·
ἀμφὶ δὲ κυανέην κάπετον· περὶ δ' ἕρκος ἔλασσε
κασσιτέρου· μία δ' οἴη ἀταρπιτὸς ἦεν ἐπ' αὐτήν·
τῇ νίσσοντο φορῆες· ὅτε τρυγόῳεν ἀλωήν·
παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες·
πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν·
τοῖσιν δ' ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ
ἱμερόεν κιθάριζε· λίνον δ' ὑπὸ καλὸν ἄειδε
λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ὁμαρτῇ·
μολπῇ τ' ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο·
ἐν δ' ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·
αἱ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε·
μυκηθμῷ δ' ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸνδε·
πὰρ ποταμὸν κελάδοντα· παρὰ ῥοδανὸν δονακῆα·
χρύσειοι δὲ νομῆες ἅμ' ἐστιχόωντο βόεσσι
τέσσαρες· ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο·
σμερδαλέω δὲ λέοντε δύ' ἐν πρώτῃσι βόεσσι·
ταῦρον ἐρύγμηλον ἐχέτην· ὁ δὲ μακρὰ μεμυκὼς·
ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδ' αἰζηοί·
τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην·
ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἱ δὲ νομῆες
αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες·
οἱ δ' ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων·
ἱστάμενοι δὲ μάλ' ἐγγὺς ὑλάκτεον ἔκ τ' ἀλέοντο·
ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις
ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων·
σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς·
ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις·
τῷ ἴκελον οἷόν ποτ' ἐνὶ κνωσῷ εὐρείῃ·
δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ ἀριάδνῃ·

ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι·
ὀρχεῦντ᾽ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες·
τῶν δ᾽ αἱ μὲν λεπτὰς ὀθόνας, ἔχον οἱ δὲ χιτῶνας
ἥατο εὐνήτους ἦκα στίλβοντας ἐλαίῳ·
καί ῥ᾽ αἱ μὲν καλὰς στεφάνας ἔχον· οἱ δὲ μαχαίρας
εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων·
οἱ δ᾽ ὅτε μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι·
ῥεῖα μάλ᾽ ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν
ἑζόμενος κεραμεὺς πειρήσεται αἴ κε θέῃσιν·
ἄλλο τε δ᾽ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι·
πολλὸς δ᾽ ἱμερόεντα χορὸν περιΐσταθ᾽ ὅμιλος
τερπόμενοι· δοιὼ δὲ κυβιστητῆρε κατ᾽ αὐτοὺς
μολπῆς ἐξάρχοντες· ἐδίνευον κατὰ μέσσους·
ἐν δ᾽ ἐτίθει ποταμοῖο μέγα σθένος ὠκεανοῖο·
ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο·
αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε,
τεῦξ᾽ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς·
τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν
καλὴν δαιδαλέην ἐπὶ δὲ χρύσεον λόφον ἧκε·
τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο·
αὐτὰρ ἐπεὶ πάνθ᾽ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις·
μητρὸς ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας·
ἡ δ᾽ ἴρηξ ὣς ἆλτο κατ᾽ οὐλύμπου νιφόεντος·
τεύχεα μαρμαίροντα παρ᾽ ἡφαίστοιο φέρουσα·

ΥΠΟΘΕΣΙΣ ΤΗΣ· Τ· ΟΜΗ-ΡΟΥ ΡΑΨΩΙΔΙΑΣ

θ Ἔτιδος κομισάσης ἀχιλλεῖ τὰ ὅπλα παρὰ ἡφαίστου, συναγαγὼν εἰς ἐκκλησίαν τοὺς ἕλληνας ὁ ἥρως ἀπόρρησιν ποιεῖται τῆς μήνιδος· καὶ λαμβάνει τὰ δῶρα ἅπερ αὐτῷ ἀγαμέμνων ὑπέσχετο· τροφὴν δὲ ἀνελομένων ἐκείνων, αὐτὸς ἄσιτος παραμένας ὁπλίζεται· καὶ στρατείαν ἐξάγει ἐπὶ τὸν πόλεμον· ὁ δὲ ὕστερος τῶν ἵππων αὐτοῦ ξάνθος, τὴν ἐσομένην αὐτῷ ἀναίρεσιν μαντεύεται, ᾧ καὶ ἐπιπλήττει·

ΙΛΙΑΔΟΣ· Τ· ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ταῦ δ' ἀπέληγε χόλοιο· καὶ ἔκθορε δῖος ἀχιλλεύς·

Η Ὠς μὲν κροκόπεπλος ἀπ' ὠκεανοῖο ῥοάων
ὤρνυθ' ἵν' ἀθανάτοισι φόως φέροι, ἠδὲ βροτοῖσιν·
ἡ δ' ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα·
εὗρε δὲ πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν,
κλαίοντα λιγέως· πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι
μύρονθ'· ἡ δ' ἐν τοῖσι παρίστατο δῖα θεάων,
ἔν τ' ἄρα οἱ φῦ χειρὶ, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε,
Τ ἔκνον ἐμόν· τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ
κεῖσθαι, ἐπειδὴ πρῶτα θεῶν ἰότητι δαμάσθη·

τύνη δ' ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο·
καλὰ μάλ', οἷ' οὔπω τις ἀνὴρ ὤμοισι φόρησεν·
Ὣς ἄρα φωνήσασα θεὰ, κατὰ τεύχε' ἔθηκε,
πρόσθεν ἀχιλλῆος· τὰ δ' ἀνέβραχε δαίδαλα πάντα·
μυρμιδόνας δ' ἄρα πάντας ἕλε τρόμος· οὐδέ τις ἔτλη
ἄντην εἰσιδέειν· ἀλλ' ἔτρεσαν· αὐτὰρ ἀχιλλεὺς
ὡς εἶδ', ὥς μιν μᾶλλον ἔδυ χόλος· ἐν δέ οἱ ὄσσε,
δεινὸν ὑπὸ βλεφάρων ὡσεὶ σέλας ἐξεφάανθεν·
τέρπετο δ' ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα·
αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσιν ἐτάρπετο δαίδαλα λεύσσων,
αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα·
Μῆτερ ἐμὴ· τὰ μὲν ὅπλα θεὸς πόρεν οἷ' ἐπιεικὲς·
ἔργ' ἔμεν ἀθανάτων· μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι·
νῦν δ' ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλ' αἰνῶς
δείδω μή μοι τόφρα μενοιτίου ἄλκιμον υἱὸν·
μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς
εὐλὰς ἐγγείνωνται ἀεικίσσωσι δὲ νεκρὸν·
ἐκ δ' αἰὼν πέφαται· κατὰ δὲ χρόα πάντα σαπήῃ·
Τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ θέτις ἀργυρόπεζα·
τέκνον· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων·
τῷ μὲν ἐγὼ πειρήσομαι ἀλαλκεῖν ἄγρια φῦλα
μυίας αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσι·
ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτὸν,
αἰεὶ τῷ γ' ἔσται χρὼς ἔμπεδος· ἢ καὶ ἀρείων·
ἀλλὰ σύ γ' εἰς ἀγορὴν καλέσας ἥρωας ἀχαιοὺς·
μῆνιν ἀποειπὼν ἀγαμέμνονι ποιμένι λαῶν·
αἶψα μάλ' ἐς πόλεμον θωρήσσεο, δύσεο δ' ἀλκήν·
Ὣς ἄρα φωνήσασα· μένος πολυθαρσὲς ἐνῆκε·
πατρόκλῳ δ' αὖτ' ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν
στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη·

αὐτὰρ ὁ βῆ παρὰ θῖνα θαλάσσης δῖος ἀχιλλεὺς·
σμερδαλέα ἰάχων· ὦρσεν δ' ἥρωας ἀχαιούς·
καί ῥ' οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον,
οἵ τε κυβερνῆται καὶ οἳ ἔχον οἰήϊα νηῶν·
καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες·
καὶ μὴν οἳ τότε γ' εἰς ἀγορὴν ἴσαν· οὕνεκ' ἀχιλλεὺς
ἐξεφάνη· δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς·
τὼ δὲ δύω σκάζοντε βάτην ἄρεος θεράποντε·
τυδεΐδης τε μενεπτόλεμος· καὶ δῖος ὀδυσσεὺς·
ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·
κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες·
αὐτὰρ ὁ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν ἀγαμέμνων·
ἕλκος ἔχων· καὶ γάρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ·
οὖτα κόων ἀντηνορίδης χαλκήρεϊ δουρί·
αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν ἀχαιοί·
τοῖσι δ' ἀνιστάμενος μετέφη πόδας ὠκὺς ἀχιλλεύς·
ἀτρείδη· ἦ ἄρτι τόδ' ἀμφοτέροισιν ἄρειον,
ἔπλετο σοὶ καὶ ἐμοί· ὅτε νῶϊ περ ἀχνυμένω κῆρ·
θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης·
τὴν ὄφελ' ἐν νήεσσι κατακτάμεν ἄρτεμις ἰῷ·
ἤματι τῷ· ὅτ' ἐγὼν ἑλόμην λυρνησσὸν ὀλέσσας·
τῷ κ' οὐ τόσσοι ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας
δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος·
ἕκτορι μὲν καὶ τρωσὶ τὸ κέρδιον· αὐτὰρ ἀχαιοὺς
δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω·
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ·
θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·
νῦν δ' ἤτοι μὲν ἐγὼ παύω χόλον· οὐδέ τι με χρὴ·
ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλ' ἄγε θᾶσσον·
ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας ἀχαιούς,

ὄφρ' ἔτι καὶ τρώων πειρήσομαι ἀντίος ἐλθὼν·
αἴ κ' ἐθέλωσ' ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τιν' οἴω
ἀσπασίως αὐτῶν γόνυ κάμψειν ὅς κε φύγῃσιν·
δηΐου ἐκ πολέμοιο ὑπ' ἔγχεος ἡμετέροιο·
Ὣς ἔφαθ'· οἱ δ' ἐχάρησαν ἐϋκνήμιδες ἀχαιοὶ·
μῆνιν ἀπειπόντος μεγαθύμου πηλείωνος·
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν ἀγαμέμνων·
αὐτόθεν ἐξ ἕδρης οὐδ' ἐν μέσοισιν ἀναστάς·
ὦ φίλοι ἥρωες δαναοὶ θεράποντες ἄρηος·
ἑσταότος μὲν καλὸν ἀκουέμεν· οὐδὲ ἔοικεν
ὑββάλειν· χαλεπὸν γὰρ ἐπιστάμενόν περ ἐόντα·
ἀνδρῶν δ' ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι·
ἢ εἴποι· βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητὴς·
πηλείδῃ μὲν ἐγὼν ἐνδείξομαι. αὐτὰρ οἱ ἄλλοι
σύνθεσθ' ἀργεῖοι· μῦθόν τ' εὖ γνῶτε ἕκαστος·
πολλάκι δή μοι τοῦτον ἀχαιοὶ μῦθον ἔειπον·
καί τέ με νεικείεσκον· ἐγὼ δ' οὐκ αἴτιός εἰμι·
ἀλλὰ ζεὺς καὶ μοῖρα καὶ ἠεροφοῖτις ἐριννὺς·
οἵ τε μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην·
ἤματι τῷ ὅτ' ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων·
ἀλλὰ τί κεν ῥέξαιμι· θεὸς διὰ πάντα τελευτᾷ·
πρέσβα διὸς θυγάτηρ ἄτη, ἣ πάντας ἀᾶται
οὐλομένη, τῆς μένθ' ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπ' οὔδει
πίλναται· ἀλλ' ἄρα ἥγε κατ' ἀνδρῶν κράατα βαίνει·
βλάπτουσ' ἀνθρώπους· κατὰ δ' οὖν ἕτερόν γε πέδησε·
καὶ γὰρ δή νύ ποτε ζῆν' ἀάσατο τόν περ ἄριστον
ἀνδρῶν, ἠδὲ θεῶν φασὶν ἔμμεναι· ἀλλ' ἄρα καὶ τὸν·
ἥρη θῆλυς ἐοῦσα, δολοφροσύνῃς ἀπάτησεν
ἤματι τῷ ὅτ' ἔμελλε βίην ἡρακληείην
ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ θήβῃ·

ἤτοι ὅγ' εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·
Κ έκλυτέ μευ πάντες τε θεοὶ· πᾶσαί τε θέαιναι·
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·
σήμερον ἄνδρα φόωσδε μογοστόκος εἰλείθυια
ἐκφανεῖ· ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει
τῶν ἀνδρῶν γενεῆς οἵ θ' αἵματος ἐξ ἐμεῦ εἰσι·
Τ ὸν δὲ δολοφρονέουσα προσηύδα πότνια ἥρη·
ψευστήσεις· οὐδ' αὖτε τέλος μύθῳ ἐπιθήσεις·
εἰ δ' ἄγε νῦν μοι ὄμοσσον ὀλύμπιε καρτερὸν ὅρκον·
ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν·
ὅς κεν ἐπ' ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς
τῶν ἀνδρῶν· οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης·
Ὡ ς φάτο· ζεὺς δ' οὔτι δολοφροσύνην ἐνόησεν·
ἀλλ' ὄμοσεν μέγαν ὅρκον· ἔπειτα δὲ πολλὸν ἀάσθη·
ἥρη δ' ἀΐξασα λίπεν ῥίον οὐλύμποιο·
καρπαλίμως δ' ἵκετ' ἄργος ἀχαιϊκὸν· ἔνθ' ἄρα ᾔδη
ἰφθίμην ἄλοχον σθενέλου περσηϊάδαο·
ἡ δ' ἐκύει φίλον υἱὸν· ὃ δ' ἕβδομος ἑστήκει μείς·
ἐκ δ' ἄγαγε πρὸ φόωσδε· καὶ ἠλιτόμηνον ἐόντα·
ἀλκμήνης δ' ἀπέπαυσε τόκον· σχέθε δ' εἰλειθυίας·
αὐτὴ δ' ἀγγελέουσα· δία κρονίωνα προσηύδα·
Ζ εῦ πάτερ ἀργικέραυνε· ἔπος τί τοι ἐν φρεσὶ θήσω·
ἤδη ἀνὴρ γέγον' ἐσθλὸς ὃς ἀργείοισιν ἀνάξει·
εὐρυσθεὺς σθενέλοιο πάϊς περσηϊάδαο·
σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν ἀργείοισιν·
Ὡ ς φάτο· τὸν δ' ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν·
αὐτίκα δ' εἷλ' ἄτην κεφαλῆς λιπαροπλοκάμοιο·
χωόμενος φρεσὶν ᾗσι· καὶ ὤμοσε καρτερὸν ὅρκον,
μή ποτ' ἐς οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα
αὖτις ἐλεύσεσθαι ἄτην ἣ πάντας ἀᾶται.

Ὣς εἰπὼν ἔρριψεν ἀπ' οὐρανοῦ ἀστερόεντος
χειρὶ περιστρέψας· τάχα δ' ἵκετο ἔργ' ἀνθρώπων·
τὴν αἰεὶ στενάχεσχ' ὅθ' ἑὸν φίλον υἱὸν ὁρῷτο
ἔργον ἀεικὲς ἔχοντα ὑπ' εὐρυσθῆος ἀέθλων·
ὣς καὶ ἐγὼν ὅτε δ' αὖτε μέγας κορυθαιόλος ἕκτωρ·
ἀργείους ὀλέεσκεν ἐπὶ πρύμνῃσι νέεσσιν·
οὐ δυνάμην λελαθέσθ' ἄτης ᾗ πρῶτον ἀάσθην·
ἀλλ' ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο ζεὺς,
ἂψ ἐθέλω ἀρέσαι· δόμεναί τ' ἀπερείσι' ἄποινα·
ἀλλ' ὄρσευ πόλεμόν δε καὶ ἄλλους ὄρνυθι λαούς·
δῶρα δ' ἐγὼν ὅδε πάντα παρασχεῖν ὅσσα τοι ἐλθὼν
χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος ὀδυσσεύς·
εἰ δ' ἐθέλῃς ἐπίμεινον ἐπειγόμενός περ ἄρηος·
δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες,
οἴσουσ' ὄφρα ἴδηαι· ὅ τοι μενοεικέα δώσω·

Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν ἀγάμεμνον·
δῶρα μὲν αἴ κ' ἐθέλῃσθα παρασχέμεν ὡς ἐπιεικὲς,
εἴτ' ἐχέμεν παρὰ σοὶ νῦν δὲ μνησώμεθα χάρμης·
αἶψα μάλ' οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ' ἐόντας·
οὐδὲ διατρίβειν, ἔτι γὰρ μέγα ἔργον ἄρεκτον·
ὥς κέ τις αὖτ' ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται·
ἔγχει χαλκείῳ τρώων ὀλέκοντα φάλαγγας·
ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω·

Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις ὀδυσσεύς·
μὴ δ' οὕτως ἀγαθός περ ἐὼν θεοείκελ' ἀχιλλεῦ·
νήστιας ὄτρυνε προτὶ ἴλιον υἷας ἀχαιῶν·
τρωσὶ μαχεσσομένους· ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται
φύλοπις εὖτ' ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες
ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν·

ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν ἀχαιοὺς·
σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή·
οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα·
ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·
εἴπερ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,
ἀλλά τε λάθρῃ γυῖα βαρύνεται· ἠδὲ κιχάνει,
δίψα τε καὶ λιμὸς· βλάβεται δέ τε γοῦνατ' ἰόντι.
ὃς δέ κ' ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς·
ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,
θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν· οὐδέ τι γυῖα
πρὶν κάμνει, πρὶν πάντας ἐρωῆσαι πολέμοιο·
ἀλλ' ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι
ὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν ἀγαμέμνων·
οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες ἀχαιοὶ
ὀφθαλμοῖσιν ἴδωσι· σὺ δὲ φρεσὶν ᾗσιν ἰανθῇς·
ὀμνυέτω δέ τοι ὅρκον ἐν ἀργείοισιν ἀναστὰς·
μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·
ἣ θέμις ἐστὶν ἄναξ ἤ τ' ἀνδρῶν ἠδὲ γυναικῶν,
καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω·
αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω
πιείρῃ, ἵνα μήτι δίκης ἐπιδευὲς ἔχῃσθα·
ἀτρείδη σὺ δ' ἔπειτα δικαιότερος καὶ ἐπ' ἄλλῳ
ἔσσεαι· οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα
ἄνδρ' ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ·
Τ τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν ἀγαμέμνων·
χαίρω σεῦ λαερτιάδη τὸν μῦθον ἀκούσας·
ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας·
ταῦτα δ' ἐγὼν ἐθέλω ὀμόσαι· κέλεται δέ με θυμός·
οὐδ' ἐπιορκήσω πρὸς δαίμονος· αὐτὰρ ἀχιλλεὺς
μιμνέτω αὖθι τέως γε ἐπειγόμενός περ ἄρηος·

μίμνετε δ' ἄλλοι πάντες ἀολλέες ὄφρα κε δῶρα
ἐκ κλισίης ἔλθησι καὶ ὅρκια πιστὰ τάμωμεν
σοὶ δ' αὐτῷ τόδ' ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω·
κρινάμενος κούρητας ἀριστῆας παναχαιῶν·
δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν ὅσσ' ἀχιλῆϊ
χθιζὸν ὑπέστημεν δώσειν ἀγέμεν τε γυναῖκας·
ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν ἀχαιῶν·
κάπρον ἑτοιμασάτω ταμέειν διί τ' ἠελίῳ τε·
Τ τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν ἀγάμεμνον
ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι,
ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται·
καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσιν·
νῦν δ' οἱ μὲν κέαται δεδαϊγμένοι· οὓς ἐδάμασσεν
ἕκτωρ πριαμίδης ὅτε οἱ ζεὺς κῦδος ἔδωκεν·
ὑμεῖς δ' ἐς βρωτὺν ὀτρύνετον· ἦ τ' ἂν ἔγωγε
νῦν μὲν ἀνώγοιμι πολεμίζειν υἷας ἀχαιῶν·
νήστιας ἀκμήνους· ἅμα δ' ἠελίῳ καταδύντι·
τεύξεσθαι μέγα δόρπον ἐπὴν τισαίμεθα λώβην·
πρὶν δ' οὔπως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη
οὐ πόσις οὐδὲ βρῶσις, ἑταίρου τεθνηῶτος·
ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ·
κεῖται ἀνὰ πρόθυρον τετραμμένος· ἀμφὶ δ' ἑταῖροι
μύρονται· τό μοι οὔτι μετὰ φρεσὶ ταῦτα μέμηλεν·
ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν·
Τ τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις ὀδυσσεύς·
ὦ ἀχιλεῦ πηλέως υἱὲ μέγα φέρτατ' ἀχαιῶν.
κρείσσων εἷς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
ἔγχει· ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην
πολλὸν ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα·

τῷ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν,
αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν·
ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν·
ἄμητος δ' ὀλίγιστος ἐπὴν κλίνησι τάλαντα
ζεύς· ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται·
γαστέρι δ' οὔπως ἔστι νέκυν πενθῆσαι ἀχαιούς·
λίην γὰρ πολλοί τε καὶ ἐπήτριμοι ἤματα πάντα
πίπτουσιν πότε κέν τις ἀναπνεύσειε πόνοιο·
ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνησι
νηλέα θυμὸν ἔχοντας ἐπ' ἤματι δακρύσαντας·
ὅσσοι δ' ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται·
μεμνῆσθαι πόσιος καὶ ἐδητύος ὄφρ' ἔτι μᾶλλον
ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεί·
ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα· μὴ δέ τις ἄλλην
λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχανάασθω·
ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται· ὅς κε λίπηται
νηυσὶν ἐπ' ἀργείων· ἀλλ' ἀθρόοι ὁρμηθέντες
τρωσὶν ἐφ' ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν ἄρηα·
ἦ καὶ νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο·
φυλείδην τε μέγητα· θόαντά τε μηριόνην τε·
καὶ κρειοντιάδην λυκομήδεα· καὶ μελάνιππον·
βὰν δ' ἴμεν ἐς κλισίην ἀγαμέμνονος ἀτρείδαο·
αὐτίκ' ἔπειθ' ἅμα μῦθος ἔην· τετέλεστο δὲ ἔργον·
ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον οὕς οἱ ὑπέστη·
αἴθωνας δὲ λέβητας ἐείκοσι· δώδεκα δ' ἵππους·
ἐκ δ' ἄγον αἶψα γυναῖκας ἀμύμονας ἔργ' εἰδυίας·
ἕπτ' ἀτὰρ ὀγδοάτην βρισηίδα καλλιπάρῃον·
χρυσοῦ δὲ στήσας ὀδυσεὺς δέκα πάντα τάλαντα·
ἦρχ' ἅμα δ' ἄλλοι δῶρα φέρον κουρῆτες ἀχαιῶν·
καὶ τὰ μὲν ἐν μέσῃ ἀγορῇ θέσαν· ἂν δ' ἀγαμέμνων

ἵστατο· ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν,
κάπρον ἔχων ἐν χερσὶ· παρίστατο ποιμένι λαῶν·
ἀτρείδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν·
ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,
κάπρου ἀπὸ τρίχας ἀρξάμενος διὶ χεῖρας ἀνασχὼν
εὔχετο· τοὶ δ' ἄρα πάντες ἐπ' αὐτόφιν εἵατο σιγῇ
ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος·
εὐξάμενος δ' ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
ἴστω νῦν ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος·
γῆ τε καὶ ἠέλιος καὶ ἐριννύες, αἵ θ' ὑπὸ γαῖαν
ἀνθρώπους τίνυνται· ὅς τις κ' ἐπίορκον ὀμόσσῃ·
μὴ μὲν ἐγὼ κούρῃ βρισηΐδι χεῖρ' ἐπενεῖκαι·
οὔτ' εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου·
ἀλλ' ἔμεν' ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν·
εἰ δέ τι τῶνδ' ἐπίορκον, ἐμοὶ θεοὶ ἄλγεα δοῖεν
πολλὰ μάλ' ὅσσα διδοῦσιν ὅς τις σφ' ἀλίτηται ὀμόσσας·
ἦ· καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέι χαλκῷ·
τὸν μὲν ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα
ῥίψ' ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ ἀχιλλεὺς
ἀναστὰς ἀργείοισι φιλοπτολέμοισι μετηύδα·
Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι δίδοισθα·
οὐκ ἂν δήποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν
ἀτρείδης ὤρινε διαμπερὲς, οὐδέ κε κούρην
ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι ζεὺς
ἤθελ' ἀχαιοῖσι θάνατον πολέεσσι γενέσθαι·
νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν ἄρηα·
Ὣς ἄρ' ἐφώνησεν· λῦσεν δ' ἀγορὴν αἰψηρήν·
οἱ μὲν ἄρ' ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος·
δῶρα δὲ μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο·
βὰν δ' ἐπὶ νῆα φέροντες ἀχιλλῆος θείοιο·

καὶ τὰ

καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν· κάθισαν δὲ γυναῖκας·
ἵππους δ' εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί·
Βρισηῒς δ' ἄρ' ἔπειτ' ἰκέλη χρυσῇ ἀφροδίτῃ,
ὡς ἴδε πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ·
ἀμφ' αὐτῷ χυμένη λίγ' ἐκώκυε χερσὶ δ' ἄμυσσε,
στήθεά τ' ἠδ' ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα·
εἶπε δ' ἄρα κλαίουσα γυνὴ εἰκυῖα θεῇσι
Πάτροκλέ μοι δειλῇ, πλεῖστον κεχαρισμένε θυμῷ·
ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα·
νῦν δέ σε τεθνειῶτα κιχάνομαι ὄρχαμε λαῶν.
ἂψ ἀνιοῦσ'· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί·
ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ.
εἶδον πρὸ πόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ·
τρεῖς τε κασιγνήτους τούς μοι μία γείνατο μήτηρ
κηδείους· οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον
οὐδέ μεν οὐδέ μ' ἔασκες ὅτ' ἄνδρ' ἐμὸν ὠκὺς ἀχιλλεὺς
ἔκτεινεν· πέρσεν δὲ πόλιν θείοιο μύνητος
κλαίειν· ἀλλά μ' ἔφασκες ἀχιλλῆος θείοιο
κουριδίην ἄλοχον θήσειν. ἄξειν δ' ἐνὶ νηυσὶν
ἐς φθίην· δαίσειν δὲ γάμον μετὰ μυρμιδόνεσσι·
τῶ σ' ἄμοτον κλαίω τεθνειότα μείλιχον αἰεί·
Ὣς ἔφατο κλαίουσ' ἐπὶ δὲ στενάχοντο γυναῖκες·
πάτροκλον πρόφασιν· σφῶν δ' αὐτῶν κήδε' ἑκάστη.
αὐτὸν δ' ἀμφιγέροντες ἀχαιῶν ἠγερέθοντο
λισσόμενοι δειπνῆσαι· ὁ δ' ἠρνεῖτο στεναχίζων
λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ' ἑταίρων,
μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος
ἄσασθαι φίλον ἦτορ ἐπεί μ' ἄχος αἰνὸν ἱκάνει.
δύντα δ' ἐς ἠέλιον μενέω, καὶ τλήσομαι ἔμπης·
Ὣς εἰπὼν, ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας·

δοιὼ δ' ἀτρεΐδαι μενέτην, καὶ δῖος ὀδυσσεύς,
νέστωρ ἰδομενεύς τε γέρων θ' ἱππηλάτα φοῖνιξ,
τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ
τέρπετο πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος·
μνησάμενος δ' ἁδινῶς ἀνενείκατο φώνησέν τε·
ἦ ῥά νύ μοι ποτὲ καὶ σὺ δυσάμμορε φίλταθ' ἑταίρων,
αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας
αἶψα καὶ ὀτραλέως ὁπότε σπερχοίατ' ἀχαιοὶ
τρωσὶν ἐφ' ἱπποδάμοισι φέρειν πολύδακρυν ἄρηα·
νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος· αὐτὰρ ἐμὸν κῆρ·
ἄκμηνον πόσιος καὶ ἐδητύος ἔνδον ἐόντων
σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι·
οὐδ' εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην·
ὅς που νῦν φθίηφι τέρεν κατὰ δάκρυον εἴβει·
χήτει τοιοῦδ' υἷος ὁ δ' ἀλλοδαπῷ ἐνὶ δήμῳ
εἵνεκα ῥιγεδανῆς ἑλένης τρωσὶν πολεμίζω·
ἠὲ τὸν· ὃς σκύρῳ μοι ἐνιτρέφεται φίλος υἱός·
εἴ που ἔτι ζώει γε νεοπτόλεμος θεοειδής·
πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
οἶον ἐμὲ φθίσεσθαι ἀπ' ἄργεος ἱπποβότοιο·
αὐτοῦ ἐνὶ τροίῃ· σὲ δέ τε φθίηνδε νέεσθαι·
ὡς ἄν μοι τὸν παῖδα θοῇ σὺν νηῒ μελαίνῃ
σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα·
κτῆσιν ἐμήν· δμῶάς τε, καὶ ὑψηρεφὲς μέγα δῶμα·
ἤδη γὰρ πηλῆά γ' ὀΐομαι ἢ κατὰ πάμπαν
τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντ' ἀκαχῆσθαι·
γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεί,
λυγρὴν ἀγγελίην, ὅτ' ἀποφθιμένοιο πύθοιτο·
Ὣς ἔφατο κλαίων· ἐπὶ δὲ στενάχοντο γέροντες·
μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπεν·

μυρομένους δ' ἄρα τούς γε ἰδὼν ἐλέησε κρονίων·
αἶψα δ' ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
τέκνον ἐμὸν δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος·
ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετ' ἀχιλλεὺς
κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων·
ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἱ δὲ δὴ ἄλλοι·
οἴχονται μετὰ δεῖπνον· ὃ δ' ἄκμηνος καὶ ἄπαστος·
ἀλλ' ἴθι οἱ νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
στάξον ἐνὶ στήθεσιν ἵνα μή μιν λιμὸς ἵκηται·
Ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν ἀθήνην·
ἣ δ' ἅρπῃ εἰκυῖα τανυπτέρυγι λιγυφώνῳ·
οὐρανοῦ ἐκ κατέπαλτο δι' αἰθέρος· αὐτὰρ ἀχαιοὶ
αὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δ' ἀχιλῆϊ
νέκταρ ἐνὶ στήθεσι καὶ ἀμβροσίην ἐρατεινὴν
στάξ', ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ' ἵκηται·
αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ
ᾤχετο· τοὶ δ' ἀπάνευθε νεῶν ἐχέοντο θοάων·
ὡς δ' ὅτε ταρφειαὶ νιφάδες διὸς ἐκποτέονται
ψυχραὶ ὑπαὶ ῥιπῆς αἰθρηγενέος βορέαο,
ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι
νηῶν ἐκφορέοντο· καὶ ἀσπίδες ὀμφαλόεσσαι·
θώρηκές τε· κραταιγύαλοι, καὶ μείλινα δοῦρα·
αἴγλη δ' οὐρανὸν ἷκε· γέλασσε δὲ πᾶσα περιχθὼν,
χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὤρνυτο ποσσὶν
ἀνδρῶν· ἐν δὲ μέσοισι, κορύσσετο δῖος ἀχιλλεύς·
τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε· τὼ δέ οἱ ὄσσε
λαμπέσθην ὡσεί τε πυρὸς σέλας· ἐν δέ οἱ ἦτορ
δῦν' ἄχος ἄτλητον· ὃ δ' ἄρα τρωσὶ μενεαίνων,
δύσετο δῶρα θεοῦ· τά οἱ ἥφαιστος κάμε τεύχων·
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν, ἔθηκε

καλὰς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν·
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε
εἵλετο· τοῦ δ' ἀπάνευθε σέλας γένετ' ἠΰτε μήνης·
ὡς δ' ὅταν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ
καιομένοιο πυρὸς· τὸ δὲ καίεται ὑψόθ' ὄρεσφι
σταθμῷ ἐν οἰοπόλῳ, τοὺς δ' οὐκ ἐθέλοντας ἄελλαι
πόντον ἐπ' ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν,
ὣς ἀπ' ἀχιλλῆος σάκεος σέλας αἰθέρ' ἵκανε
καλοῦ δαιδαλέου. περὶ δὲ τρυφάλειαν ἀείρας,
κρατὶ θέτο βριαρήν· ἡ δ' ἀστὴρ ὣς ἀπέλαμπεν,
ἵππουρις τρυφάλεια. περισσείοντο δ' ἔθειραι
χρύσεαι· ἃς ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς·
πειρήθη δ' ἕο αὐτοῦ ἐν ἔντεσι δῖος ἀχιλλεύς,
εἰ οἷ ἐφαρμόσσειε, καὶ ἐντρέχοι ἀγλαὰ δῶρα.
τῷ δ' ἠΰτε πτερὰ γίνετ' ἄειρε δὲ ποιμένα λαῶν.
ἐκ δ' ἄρα σύριγγος πατρώϊον ἐσπάσατ' ἔγχος,
βριθὺ, μέγα, στιβαρόν· τὸ μὲν οὐ δύνατ' ἄλλος ἀχαιῶν
πάλλειν· ἀλλά μιν οἶος ἐπίστατο πῆλαι ἀχιλλεύς,
πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ τάμε χείρων
πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν·
ἵππους δ' αὐτομέδων τε, καὶ ἄλκιμος ἀμφιέποντες,
ζεύγνυσαν· ἀμφὶ δὲ καλὰ λέπαδν' ἕσαν· ἐν δὲ χαλινοὺς,
γαμφηλῇς ἔβαλον· κατὰ δ' ἡνία τεῖναν ὀπίσω,
κολλητὸν ποτὶ δίφρον· ὁ δ' ἄρα μάστιγα φαεινὴν
χειρὶ λαβὼν ἀραρυῖαν, ἐφ' ἵπποιιν ἀνόρουσεν.
αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ ἀχιλλεὺς,
τεύχεσι παμφαίνων ὥς τ' ἠλέκτωρ ὑπερίων·
σμερδαλέον δ' ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο

ξάνθε τε, καὶ βαλίε, τηλεκλυτὰ τέκνα ποδάργης,
ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα·
ἂψ δαναῶν ἐς ὅμιλον, ἐπεί χ' ἕωμεν πολέμοιο·
μὴ δ' ὡς πάτροκλον λίπετ' αὐτόθι τεθνειῶτα·
τὸν δ' ἄρ ὑπὸ ζυγόφιν, προσέφη πόδας αἰόλος ἵππος
ξάνθος· ἄφαρ δ' ἤμυσε καρήατι, πᾶσα δὲ χαίτη,
ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν·
αὐδήεντα δ' ἔθηκε θεὰ λευκώλενος ἥρη·
καὶ λίην σ' ἔτι νῦν γε σαώσομεν ὄβριμ' ἀχιλλεῦ·
ἀλλά τοι ἦμαρ ἐγγύθεν ὀλέθριον, οὐδέ τι ἡμεῖς
αἴτιοι. ἀλλὰ θεός τε μέγας καὶ μοῖρα κραταιή·
οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί γε, νωχελίῃ τε,
τρῶες ἀπ' ὤμοιιν πατρόκλου τεύχε' ἕλοντο·
ἀλλὰ θεῶν ἄριστος, ὃν ἠΰκομος τέκε λητὼ,
ἔκταν' ἐνὶ προμάχοισι, καὶ ἕκτορι κῦδος ἔδωκε·
νῶι δὲ καί κεν ἅμα πνοιῇ ζεφύροιο θέοιμεν,
ἥν περ ἐλαφροτάτην φάσ' ἔμμεναι, ἀλλά σοι αὐτῷ
μόρσιμόν ἐστι, θεῷ τε, καὶ ἀνέρι ἶφι δαμῆναι
Ὣς ἄρα φωνήσαντος ἐριννύες ἔσχεθον αὐδήν·
τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς ἀχιλλεύς,
ξάνθε τί μοι θάνατον μαντεύεαι· οὐδέ τί σε χρή·
εὖ νύ τοι οἶδα καὶ αὐτὸς, ὅ μοι μόρος ἐνθάδ' ὀλέσθαι,
νόσφι φίλου πατρὸς, καὶ μητέρος· ἀλλὰ καὶ ἔμπης,
οὐ λήξω πρὶν τρῶας ἄδην ἐλάσαι πολέμοιο·
ἦ ῥα· καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους.

ΙΠΟΘΕΣΙΣ ΤΗΣ. Υ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

δ Ιὸς ἐπιτρέψαντος κατέρχονται βοηθήσοντες οἱ θεοὶ πάντες· τοῖς μὲν ἕλλησιν ἥρα, καὶ ἀθηνᾶ, καὶ ποσειδῶν καὶ ἥφαιστος καὶ ἑρμῆς· τοῖς δὲ τρωσὶν ἀφροδίτη καὶ ἀπόλλων, ἔτι δὲ καὶ ἄρτεμις, καὶ λητὼ ἄρης τε, καὶ σκάμανδρος· αἰνείαν δὲ ἀντιστάντα ἀχιλλεῖ σώζει ἀπόλλων νεφέλῃ καλύψας· ἀχιλλεὺς δὲ ἄλλους τε ἀναιρεῖ, καὶ πολύδωρον τὸν πριάμου παῖδα. ἕκτωρ δὲ ἀντιστὰς αὐτῷ φεύγει ἀπόλλωνος σώσαντος αὐτόν· τοὺς δὲ ἄλλους ἀχιλλεὺς, ἐπὶ τὴν πόλιν φεύγοντας κατήπειγεν.

ΙΛΙΑΔΟΣ. Υ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ

Υ μακάρων ἔρις ὦρτο· φέρει δ' ἐπὶ κάρτος ἀχαιοῖς.

ω Σ οἱ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο·
ἀμφὶ σὲ πηλέος υἱὲ μάχης ἀκόρητοι ἀχαιοί·
τρῶες δ' αὖθ' ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο.
ζεὺς δὲ θέμιστα κέλευσε θεοὺς ἀγορήνδε καλέσσαι,
κρατὸς ἀπ' οὐλύμποιο πολυπτύχου· ἡ δ' ἄρα πάντη
φοιτήσασα κέλευσε διὸς πρὸς δῶμα νέεσθαι.
οὔτε τις οὖν ποταμῶν ἀπέην νόσφ' ὠκεανοῖο,
οὔτ' ἄρα νυμφάων ταί τ' ἄλσεα καλὰ νέμονται.

καὶ πηγὰς ποταμῶν καὶ πέισεα ποιήεντα·
ἐλθόντες δ' ἐς δῶμα διὸς νεφεληγερέταο·
ξεστῇς αἰθούσῃσιν ἐφίζανον· ἃς διὶ πατρὶ
ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν·
ὣς οἱ μὲν διὸς ἔνδον ἀγηγέρατ'· οὐδ' ἐνοσίχθων
νηκούστησε θεᾶς· ἀλλ' ἐξ ἁλὸς ἦλθε μετ' αὐτούς·
ἷζε δ' ἄρ' ἐν μέσσοισι· διὸς δ' ἐξείρετο βουλήν·
Τίπτ' αὖ ἀργικέραυνε θεοὺς ἀγορὴν δ' ἐκάλεσσας;
ἤ τι περὶ τρώων καὶ ἀχαιῶν μερμηρίζεις;
τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε·
Τὸν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα ζεύς·
ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλήν,
ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ·
ἀλλ' ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ οὐλύμποιο
ἥμενος ἔνθ' ὁρόων φρένα τέρψομαι· οἱ δὲ δὴ ἄλλοι,
ἔρχεσθ' ὄφρ' ἂν ἵκησθε μετὰ τρῶας καὶ ἀχαιούς
ἀμφοτέροισι δ' ἀρήγεθ' ὅπῃ νόος ἐστὶν ἑκάστου·
εἰ γὰρ ἀχιλλεὺς οἶος ἐπὶ τρώεσσι μαχεῖται,
οὐδὲ μίνυνθ' ἕξουσι ποδώκεα πηλείωνα·
καὶ δέ τέ μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·
νῦν δ' ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς·
δείδω μὴ καὶ τεῖχος ὑπὲρ μόρον ἐξαλαπάξῃ·
Ὣς ἔφατο κρονίδης πόλεμον δ' ἀλίαστον ἔγειρε·
βὰν δ' ἴμεναι πόλεμόν δὲ θεοὶ δίχα θυμὸν ἔχοντες
ἥρη μὲν μετ' ἀγῶνα νεῶν καὶ παλλὰς ἀθήνη·
ἠδὲ ποσειδάων γαιήοχος ἠδ' ἐριούνης
ἑρμείας· ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται·
ἥφαιστος δ' ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων
χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί·
ἐς δὲ τρῶας ἄρης κορυθαίολος· αὐτὰρ ἅμ' αὐτῷ·

φοῖβος ἀκερσεκόμης, ἠδ' ἄρτεμις ἰοχέαιρα·
λητώ τε, ξάνθος τε, φιλομειδής τ' ἀφροδίτη·
ἕως μὲν ῥ' ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,
τέως ἀχαιοὶ μὲν μέγ' ἐκύδανον, οὕνεκ' ἀχιλλεὺς
ἐξεφάνη· δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς·
τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,
δειδιότας, ὅθ' ὁρῶντο ποδώκεα πηλείωνα
τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον ἄρηι.
αὐτὰρ ἐπεὶ μεθ' ὅμιλον ὀλύμπιοι ἤλυθον ἀνδρῶν·
ὦρτο δ' ἔρις κρατερὴ λαοσσόος· αὖε δ' ἀθήνη
στᾶσ' ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτὸς,
ἄλλοτ' ἐπ' ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει·
αὖε δ' ἄρης ἑτέρωθεν, ἐρεμνῇ λαίλαπι ἶσος,
ὀξὺ, κατ' ἀκροτάτης πόλιος τρώεσσι κελεύων·
ἄλλο τε πὰρ σιμόεντι θέων ἐπὶ καλλικολώνῃ
ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες,
σύμβαλον· ἐν δ' αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν·
δεινὸν δ' ἐβρόντησε πατὴρ ἀνδρῶν τε, θεῶν τε
ὑψόθεν· αὐτὰρ ἔνερθε ποσειδάων ἐτίναξε
γαῖαν ἀπειρεσίην, ὀρέων τ' αἰπεινὰ κάρηνα·
πάντες δ' ἐσσείοντο πόδες πολυπιδάκου ἴδης·
καὶ κορυφαί· τρώων τε πόλις, καὶ νῆες ἀχαιῶν·
ἔδδεισεν δ' ὑπένερθεν ἄναξ ἐνέρων ἀϊδωνεύς·
δείσας δ' ἐκ θρόνου ἆλτο καὶ ἴαχε μή οἱ ὕπερθε
γαῖαν ἀναῤῥήξειε, ποσειδάων ἐνοσίχθων·
οἰκία δὲ θνητοῖσι, καὶ ἀθανάτοισι φανείη·
σμερδαλέ' εὐρώεντα τάτε στυγέουσι θεοί περ·
τόσος ἄρα κτύπος ὦρτο θεῶν, ἔριδι ξυνιόντων·
ἤτοι μὲν γὰρ ἔναντα ποσειδάωνος ἄνακτος,
ἵστατ' ἀπόλλων φοῖβος ἔχων ἰὰ πτερόεντα·

ἄντα δ' ἐνυαλίοιο θεὰ γλαυκῶπις ἀθήνη·
ἥρῃ δ' ἀντέστη χρυσηλάκατος κελαδεινὴ,
ἄρτεμις ἰοχέαιρα, κασιγνήτη ἑκάτοιο·
λητοῖ δ' ἀντέστη σῶκος ἐριούνιος ἑρμῆς·
ἄντα δ' ἄρ' ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,
ὃν ξάνθον καλέουσι θεοὶ, ἄνδρες δὲ σκάμανδρον·
Ὣς οἱ μὲν θεοὶ, ἄντα θεῶν ἴσαν· αὐτὰρ ἀχιλλεὺς
ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον
πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά γε θυμὸς ἀνώγει
αἵματος ἆσαι ἄρηα ταλαύρινον πολεμιστήν·
αἰνείαν δ' ἰθὺς λαοσσόος ὦρσεν ἀπόλλων·
ἀντία πηλείωνος· ἐνῆκε δέ οἱ μένος ἠΰ·
υἱέϊ δὲ πριάμοιο λυκάονι εἴσατο φωνήν·
τῷ μιν ἐεισάμενος, προσέφη διὸς υἱὸς ἀπόλλων·
αἰνεία τρώων βουληφόρε· ποῦ τοι ἀπειλαί,
ἃς, τρώων βασιλεῦσιν ὑπέσχεο οἰνοποτάζων·
πηλείδεω ἀχιλῆος, ἐναντίβιον πολεμίζειν·
τὸν δ' αὖτ' αἰνείας ἀπαμειβόμενος, προσέειπε·
πριαμίδη· τί με ταῦτα, καὶ οὐκ ἐθέλοντα κελεύεις,
ἀντία πηλείωνος ὑπερθύμοιο μάχεσθαι·
οὐ μὲν γὰρ δὴ πρῶτα ποδώκεος ἄντ' ἀχιλῆος
στήσομαι· ἀλλ' ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν·
ἐξ ἴδης ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσιν·
πέρσε δὲ λυρνησσὸν καὶ πήδασον· αὐτὰρ ἐμὲ ζεὺς
εἰρύσαθ', ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα·
ἦ κ' ἐδάμην ὑπὸ χερσὶν ἀχιλλῆος καὶ ἀθήνης
ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδ' ἐκέλευεν,
ἔγχει χαλκείῳ, λέλεγας καὶ τρῶας ἐναίρειν·
τῷ οὐκ ἔστ' ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·
αἰεὶ γὰρ πάρα, εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει·

καί δ' ἄλλως τοῦ γ' ἰθὺς βέλος· πέτεται οὐδ' ἀπολήγει,
πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν· εἰ δὲ θεός περ
ἶσον τείνειεν πολέμου τέλος, οὔ με μάλα ῥεῖα
νικήσει, οὐδ' εἰ παγχάλκεος εὔχεται εἶναι.
Τόν δ' αὖ τε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
ἥρως ἀλλ' ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν
εὔχεο· καὶ δέ σε φασὶ Διὸς κούρης Ἀφροδίτης
ἐκ γεγάμεν· κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστιν·
ἡ μὲν γὰρ Διός ἐσθ', ἡ δ' ἐξ ἁλίοιο γέροντος·
ἀλλ' ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν
λευγαλέοις ἐπέεσιν ἀποτρεπέτω καὶ ἀρειῇ.
Ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν·
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ·
οὐδ' ἔλαθ' Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην·
ἀντία Πηλείωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
ἡ δ' ἄμυδις καλέσασα θεοὺς, μετὰ μῦθον ἔειπε·
Φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη
ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα·
Αἰνείας ὅδ' ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ·
ἀντία Πηλείωνος· ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων·
ἀλλ' ἄγε θ' ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσω
αὐτόθεν· ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ
παρσταίη· δοίη δὲ κράτος μέγα· μηδέ τι θυμῷ
δευέσθω· ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι
ἀθανάτων· οἱ δ' αὖτ' ἀνεμώλιοι οἳ τὸ πάρος περ
Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηιοτῆτα·
πάντες δ' Οὐλύμποιο κατήλθομεν ἀντιόωντες
τῆς δὲ μάχης ἵνα μή τι μετὰ Τρώεσι πάθῃσι
σήμερον· ὕστερον αὖ τε τὰ πείσεται ἅσσα οἱ αἶσα
γεινομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ·

εἰ δ' ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς,
δείσετ' ἔπειθ' ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ
ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς·
Τὴν δ' ἠμείβετ' ἔπειτα ποσειδάων ἐνοσίχθων·
ἥρη· μὴ χαλέπαινε παρὲκ νόον· οὐδέ τι σε χρή·
οὐκ ἂν ἔγωγ' ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι·
ἡμέας τοὺς ἄλλους ἐπειὴ πολυφέρτεροι ἦμεν· Νόθος
ἀλλ' ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες,
ἐκ πάτου ἐς σκοπιὴν· πόλεμος δ' ἄνδρεσσι μελήσει·
εἰ δέ κ' ἄρης ἄρχωσι μάχης, ἢ φοῖβος ἀπόλλων,
ἢ ἀχιλῆ' ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,
αὐτίκ' ἔπειτα καὶ ἄμμι παρ' αὐτόφι, νεῖκος ὀρεῖται
φυλόπιδος· μάλα δ' ὦκα διακρινθέντας ὀΐω,
ἂψ ἴμεν οὔλυμπόνδε θεῶν μεθ' ὁμήγυριν ἄλλων,
ἡμετέρῃς ὑπὸ χερσὶν ἀνάγκῃ ἶφι δαμέντας·
Ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης
τεῖχος ἐς ἀμφίχυτον ἡρακλῆος θείοιο
ὑψηλόν· τό ῥά οἱ τρῶες καὶ παλλὰς ἀθήνη
ποίεον· ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέοιτο,
ὁππότε μιν σεύαιτο ἀπ' ἠϊόνος πεδίονδε·
ἔνθα ποσειδάων κατ' ἄρ' ἕζετο καὶ θεοὶ ἄλλοι·
ἀμφὶ δ' ἄρ' ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο·
οἱ δ' ἑτέρωσε κάθιζον ἐπ' ὀφρύσι καλλικολώνης·
ἀμφὶ σὲ ἤϊε φοῖβε καὶ ἄρηα πτολίπορθον·
ὣς οἱ μὲν ῥ' ἑκάτερθε καθείατο μητιόωντες
βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο,
ὄκνεον ἀμφότεροι· ζεὺς δ' ἥμενος ὕψι κέλευε·
τῶν δ' ἅπαν ἐπλήσθη πεδίον, καὶ ἐλάμπετο χαλκῷ
ἀνδρῶν ἠδ' ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν,
ὀρνυμένων ἄμυδις· δύο δ' ἀνέρες ἔξοχ' ἄριστοι

ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι·
αἰνείας τ' ἀγχισιάδης, καὶ δῖος ἀχιλλεύς·
αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει,
νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν,
πρόσθεν ἔχε στέρνοιο· τίνασσε δὲ χάλκεον ἔγχος
πηλείδης δ' ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς
σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν
ἀγρόμενοι πᾶς δῆμος· ὁ δὲ πρῶτον μὲν ἀτίζων·
ἔρχεται· ἀλλ' ὅτε κέν τις ἀρηιθόων αἰζηῶν,
δουρὶ βάλῃ, ἐάλη τε χανὼν περί τ' ἀφρὸς ὀδόντας
γίγνεται· ἐν δέ τε οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ·
οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν
μαστίεται· ἑὲ δ' αὐτὸν ἐποτρύνει μαχέσασθαι·
γλαυκιόων δ' ἰθὺς φέρεται μένει ἤν τινα πέφνῃ,
ἀνδρῶν ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·
ὣς ἀχιλῆ' ὤτρυνε μένος καὶ θυμὸς ἀγήνωρ
ἀντίον ἐλθέμεναι μεγαλήτορος αἰνείαο·
οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
τὸν πρότερος προσέειπε ποδάρκης δῖος ἀχιλλεύς·
Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν·
ἔστης·· ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει·
ἐλπόμενον τρώεσσιν ἀνάξειν ἱπποδάμοισιν
τιμῆς τῆς πριάμου· ἀτὰρ εἴ κεν ἔμ' ἐξεναρίξῃς·
οὔτοι τοὔνεκά γε πρίαμος γέρας ἐν χερσὶ θήσει·
εἰσὶ γάρ οἱ παῖδες· ὁ δ' ἔμπεδος οὐδ' ἀεσίφρων·
ἦ νύ τί τοι τρῶες τέμενος τάμον ἔξοχον ἄλλων·
καλὸν φυταλιῆς· καὶ ἀρούρης ὄφρα νέμηαι
αἴ κεν ἐμὲ κτείνῃς· χαλεπῶς δέ σ' ἔολπα τὸ ῥέξειν
ἤδη μὲν σέ γε φημὶ καὶ ἄλλοτε δουρὶ φοβῆσαι·
ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα·

σεῦα κατ' ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι
καρπαλίμως· τότε δ' οὔτι μετετροπαλίζεο φεύγων·
ἔνθεν δ' ἐς λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τήν,
πέρσα μεθορμηθεὶς σὺν ἀθήνῃ καὶ διὶ πατρί·
ληιάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας,
ἦγον· ἀτὰρ σὲ ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι·
ἀλλ' οὐ νῦν σ' ἐρύεσθαι ὀΐομαι ὅς ἐνὶ θυμῷ
βάλλεαι· ἀλλά σ' ἔγωγ' ἀναχωρήσαντα κελεύω,
ἐς πληθὺν ἰέναι, μηδ' ἀντίος ἵστασ' ἐμεῖο,
πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω·
τὸν δ' αὖτ' αἰνείας ἀπαμείβετο φώνησέν τε·
πηλείδη· μὴ δή μ' ἐπέεσσί γε νηπύτιον ὥς.
ἔλπεο δειδίξεσθαι ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
ἠμὲν κερτομίας ἠδ' αἴσυλα μυθήσασθαι·
ἴδμεν δ' ἀλλήλων γενεήν· ἴδμεν δὲ τοκῆας
πρόκλυτ' ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·
ὄψει δ' οὔτ' ἄρπω σὺ ἐμοὺς ἴδες οὔτ' ἄρ ἐγὼ σούς·
φασί σε μὲν πηλῆος ἀμύμονος ἔκγονον εἶναι·
μητρὸς δ' ἐκ θέτιδος καλλιπλοκάμου ἁλοσύδνης
αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος ἀγχίσαο
εὔχομαι ἐκγεγάμεν· μήτηρ δέ μοι ἔστ' ἀφροδίτη·
τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται
σήμερον· οὐ γάρ φημ' ἐπέεσσί γε νηπυτίοισιν
ὧδε διακριθέντε μάχης ἐξαπονέεσθαι·
εἰ δ' ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρ' ἐῢ εἰδῇς
ἡμετέρην γενεήν· πολλοὶ δέ μιν ἄνδρες ἴσασι·
δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα ζεύς·
κτίσε δὲ δαρδανίην ἐπεὶ οὔπω ἴλιος ἱρή,
ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων·
ἀλλ' ἔθ' ὑπωρείας ᾤκεον πολυπιδάκου ἴδης

δάρδανος αὖ τέκεθ' υἱὸν ἐριχθόνιον βασιλῆα·
ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·
τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο
θήλειαι πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι·
τάων καὶ βορέης ἠράσσατο βοσκομενάων·
ἵππῳ δ' εἰσάμενος παρελέξατο κυανοχαίτῃ·
αἳ δ' ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους·
αἳ δ' ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,
ἄκρον ἐπ' ἀνθερίκων καρπὸν θέον, οὐδὲ κατέκλων·
ἀλλ' ὅτε δὴ σκιρτῷεν ἐπ' εὐρέα νῶτα θαλάσσης,
ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον·
τρῶα δ' ἐριχθόνιος τέκετο τρώεσσιν ἄνακτα·
τρωὸς δ' αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο·
ἶλός τ', ἀσσάρακός τε, καὶ ἀντίθεος γανυμήδης·
ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·
τὸν καὶ ἀνηρέψαντο θεοὶ διὶ οἰνοχοεύειν
κάλλεος εἵνεκα οἷο ἵν' ἀθανάτοισι μετείη·
ἶλος δ' αὖ τέκεθ' υἱὸν ἀμύμονα λαομέδοντα·
λαομέδων δ' ἄρα τιθωνὸν τέκετο πρίαμόν τε
λάμπον τε κλυτίον θ' ἱκετάονά τ' ὄζον ἄρηος·
ἀσσάρακος δὲ κάπυν· ὃ δ' ἄρ' ἀγχίσην τέκε παῖδα·
αὐτὰρ ἔμ' ἀγχίσης πρίαμος δ' ἔτεχ' ἕκτορα δῖον·
ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι·
ζεὺς δ' ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε·
ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων·
ἀλλ' ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὥς·
ἑσταότ' ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος·
ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι
πολλὰ μάλ'· οὐδ' ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο·
στρεπτὴ δὲ γλῶσσ' ἐστὶ βροτῶν· πολέες δ' ἔνι μῦθοι

παντοῖοι· ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα·
ὁπποῖόν κ' εἴπησθα ἔπος τοῖόν κ' ἐπακούσαις·
ἀλλὰ τίη ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη
νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,
αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο
νεικεῦσ' ἀλλήλῃσι μέσην ἐς ἀγυιὰν ἰοῦσαι·
πόλλ' ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει·]
ἀλκῆς δ' οὔ μ' ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα·
πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλ' ἄγε θᾶσσον
γευσόμεθ' ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν·
ἦ ῥα· καὶ ἐν δεινῷ σάκει ἤλασε χάλκεον ἔγχος
σμερδαλέον· μέγα δ' ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ·
πηλείδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ·
ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος·
ῥεῖα δ' ἐλεύσεσθαι μεγαλήτορος αἰνείαο·
νήπιος· οὐδ' ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμόν·
ὡς οὐ ῥηΐδι' ἐστὶ θεῶν ἐρικυδέα δῶρα,
ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ' ὑποείκειν·
οὐδὲ τότ' αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος
ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο·
ἀλλὰ δύω μὲν ἔλασσε, διὰ πτύχας· αἱ δ' ἄρ' ἔτι τρεῖς
ἦσαν· ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων·
τὰς δύω χαλκείας· δύο δ' ἔνδοθι κασσιτέροιο·
τὴν δὲ μίαν χρυσῆν· τῇ ῥ' ἔσχετο χάλκεον ἔγχος·
δεύτερος αὖτ' ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος·
καὶ βάλεν αἰνείαο κατ' ἀσπίδα πάντοσ' ἐΐσην,
ἄντυγ' ὑπὸ πρώτην, ᾗ λεπτότατος θέε χαλκός·
λεπτοτάτη, δ' ἐπέην ῥινὸς βοός· ἡ δὲ διαπρὸ
πηλιὰς ἤϊξε μελίη· λάκε δ' ἀσπὶς ὑπ' αὐτῆς·
αἰνείας δ' ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδ' ἀνέσχε

δείσας· ἐγχείη δ' ἄρ ὑπὲρ νώτου ἐνὶ γαίῃ
ἔστη ἱεμένη· διὰ δ' ἀμφοτέρους ἕλε κύκλους·
ἀσπίδος ἀμφιβρότης. ὁ δ' ἀλευάμενος δόρυ μακρὸν,
ἔστη· κὰδ δ' ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι
ταρβήσας· ὅ οἱ ἄγχι πάγη βέλος· αὐτὰρ ἀχιλλεὺς
ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ,
σμερδαλέα ἰάχων· ὁ δὲ χερμάδιον λάβε χειρὶ
αἰνείας μέγα ἔργον· ὃ οὐ δύο γ' ἄνδρε φέροιεν·
οἷοι νῦν βροτοί εἰσ'· ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος,
ἔνθα κεν αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ·
ἢ κόρυθ', ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον·
τὸν δέ κε πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,
εἰ μὴ ἄρ ὀξὺ νόησε ποσειδάων ἐνοσίχθων·
αὐτίκα δ' ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν,
ὢ πόποι· ἦ μοι ἄχος μεγαλήτορος αἰνείαο·
ὃς τάχα πηλεΐωνι δαμεὶς, ἄϊδος δὲ κάτεισι
πειθόμενος μύθοισιν ἀπόλλωνος ἑκάτοιο
νήπιος· οὐδέ τι οἱ χραισμήσει λυγρὸν ὄλεθρον·
ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει·
μὰψ ἕνεκ' ἀλλοτρίων ἀχέων· κεχαρισμένα δ' αἰεὶ
δῶρα θεοῖσι δίδωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
ἀλλ' ἄγεθ' ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν
μή πως καὶ κρονίδης κεχολώσεται, αἴ κεν ἀχιλλεὺς
τόνδε κατακτείνῃ· μόρσιμον δέ οἵ ἐστ' ἀλέασθαι·
ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται·
δαρδάνου· ὃν κρονίδης περὶ πάντων φίλατο παίδων·
οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων·
ἤδη γὰρ πριάμου γενεὴν ἤχθηρε κρονίων·
νῦν δὲ δὴ αἰνείαο βίη τρώεσσιν ἀνάξει·
καὶ παῖδες παίδων, τοί κεν μετόπισθε γένωνται·

Τὸν δ'

Τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια ἥρη·
ἐννοσίγαι' αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον
αἰνείαν· ἤ κέν μιν ἐρύσεαι, ἦ κεν ἐάσῃς·
πηλεΐδῃ ἀχιλῆϊ δαμήμεναι ἐσθλὸν ἐόντα·
ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους·
πᾶσι μετ' ἀθανάτοισιν ἐγὼ καὶ παλλὰς ἀθήνη·
μήποτ' ἐπὶ τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ·
μηδ' ὁπόταν τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
δαιομένη· δαίωσι δ' ἀρήϊοι υἷες ἀχαιῶν·
αὐτὰρ ἐπεὶ τόγ' ἄκουσε ποσειδάων ἐνοσίχθων·
βῆ ῥ' ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων·
ἷξε δ' ὅθ' αἰνείας ἠδ' ὁ κλυτὸς ἦεν ἀχιλλεύς·
αὐτίκα τῷ μὲν ἔπειτα κατ' ὀφθαλμῶν χέεν ἀχλὺν
πηλεΐδῃ ἀχιλῆϊ· ὁ δὲ μελίην εὔχαλκον
ἀσπίδος ἐξέρυσεν μεγαλήτορος αἰνείαο·
καὶ τὴν μὲν προπάροιθε ποδῶν ἀχιλῆος ἔθηκεν·
αἰνείαν δ' ἔσσευεν ἀπὸ χθονὸς ὑψόσ' ἀείρας·
πολλὰς δὲ στίχας ἡρώων πολλὰς δὲ καὶ ἵππων
αἰνείας ὑπεράλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας·
ἷξε δ' ἐπ' ἐσχατιὴν πολυάϊκος πολέμοιο·
ἔνθα δὲ καύκωνες πόλεμον μεταθωρήσσοντο·
τῷ δὲ μάλ' ἐγγύθεν ἦλθε ποσειδάων ἐνοσίχθων·
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

Αἰνεία· τίς σ' ὧδε θεῶν ἀέκητι κελεύει
ἀντί' ἀχιλλῆος πολεμίζειν ἠδὲ μάχεσθαι·
ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν·
ἀλλ' ἀναχωρῆσαι· ὅτε κεν συμβλήσεαι αὐτῷ,
μὴ καὶ ὑπὲρ μοῖραν δόμον ἄϊδος εἰσαφίκηαι·
αὐτὰρ ἐπεὶ ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ·
θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·

οὐ μὲν γάρ τίς σ' ἄλλος ἀχαιῶν ἐξεναρίξει·
Ὣς εἰπὼν λίπεν αὐτόθ' ἐπεὶ διεπέφραδε πάντα·
αἶψα δ' ἔπειτ' ἀχιλῆος ἀπ' ὀφθαλμῶν σκέδασ' ἀχλὺν
θεσπεσίην· ὁ δ' ἔπειτα μέγ' ἔξιδεν ὀφθαλμοῖσιν·
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
ὢ πόποι ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι·
ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός· οὐδέ τι φῶτα
λεύσσω τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων·
ἦ ῥα καὶ αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν
ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι·
ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι
ἔσσεται· ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο·
ἀλλ' ἄγε δὴ δαναοῖσι φιλοπτολέμοισι κελεύσας,
τῶν ἄλλων τρώων πειρήσομαι ἀντίος ἐλθών·
ἦ· καὶ ἐπὶ στίχας ἆλτο· κέλευε δὲ φωτὶ ἑκάστῳ·
μηκέτι νῦν τρώων ἑκὰς ἕστατε δῖοι ἀχαιοί·
ἀλλ' ἄγ' ἀνὴρ, ἄντ' ἀνδρὸς ἴτω· μεμάτω δὲ μάχεσθαι·
ἀργαλέον δέ μοι ἐστὶ καὶ ἰφθίμῳ περ ἐόντι,
τοσσούσδ' ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·
οὐδέ κ' ἄρης ὅς περ θεὸς ἄμβροτος οὐδέ κ' ἀθήνη·
τόσσης ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·
ἀλλ' ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε
καὶ σθένει, οὔ μ' ἔτι φημὶ μεθησέμεν οὐδ' ἠβαιόν·
ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερὲς οὐδέ τιν' οἴω
τρώων χαιρήσειν ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ·
Ὣς φάτ' ἐποτρύνων· τρώεσσι δὲ φαίδιμος ἕκτωρ·
κέκλεθ' ὁμοκλήσας· φάτο δ' ἴμεναι ἄντ' ἀχιλῆος·
τρῶες ὑπέρθυμοι μὴ δείδιτε πηλεΐωνα·
καί κεν ἐγὼν ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην·
ἔγχει δ' ἀργαλέον· ἐπειὴ πολὺ φέρτεροί εἰσιν·

οὐδ' ἀχιλλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει·
ἀλλὰ τὸ μὲν τελέει· τὸ δὲ καὶ μεσσηγὺ κολούει·
τοῦ δ' ἐγὼ ἀντίος εἶμι· καὶ εἰ πυρὶ χεῖρας ἔοικεν·
εἰ πυρὶ χεῖρας ἔοικε μένος δ' αἴθωνι σιδήρῳ·
Ὣς φάτ' ἐποτρύνων· οἱ δ' ἀντίοι ἔγχε' ἄειρον
τρῶες· τῶν δ' ἄμυδις μίχθη μένος· ὦρτο δ' ἀϋτή·
καὶ τότ' ἄρ' ἕκτορα εἶπε παραστὰς φοῖβος ἀπόλλων·
ἕκτορ μηκέτι πάμπαν ἀχιλλῆϊ προμάχιζε·
ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο·
μή πώς σ' ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ·
Ὣς ἔφαθ'· ἕκτωρ δ' αὖτις ἐδύσατο οὐλαμὸν ἀνδρῶν
ταρβήσας ὅτ' ἄκουσε θεοῦ ὄπα φωνήσαντος·
ἐν δ' ἀχιλλεὺς τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν
σμερδαλέα ἰάχων· πρῶτον δ' ἕλεν ἰφιτίωνα
ἐσθλὸν ὀτρυντείδην πολέων ἡγήτορα λαῶν·
ὃν νύμφη τέκε νηῒς ὀτρυντῆϊ πτολιπόρθῳ,
τμώλῳ ὕπο νιφόεντι· ὕδης ἐν πίονι δήμῳ·
τὸν ῥ' ἰθὺς μεμαῶτα βάλ' ἔγχεϊ δῖος ἀχιλλεὺς,
μέσσην κὰκ κεφαλήν· ἡ δ' ἄνδιχα πᾶσα κεάσθη·
δούπησε δὲ πεσὼν ὁ δ' ἐπεύξατο δῖος ἀχιλλεύς·
κεῖσαι ὀτρυντείδη· πάντων ἐκπαγλότατ' ἀνδρῶν·
ἔνθα δέ τοι θάνατος· γενεὴ δέ τοι ἔστ' ἐπὶ λίμνῃ
γυγαίῃ· ὅθι τοι τέμενος πατρῷον ἐστίν·
ὕλλῳ ἐπ' ἰχθυόεντι· καὶ ἕρμῳ δινήεντι·
Ὣς φάτ' ἐπευχόμενος· τὸν δὲ σκότος ὄσσε κάλυψε·
τὸν μὲν ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο·
πρώτῃ ἐν ὑσμίνῃ· ὁ δ' ἐπ' αὐτῷ δημολέοντα
ἐσθλὸν ἀλεξητῆρα μάχης ἀντήνορος υἱὸν·
νύξε κατὰ κρόταφον κυνέης διὰ χαλκοπαρήου·
οὐδ' ἄρα χαλκείη κόρυς ἔσχεθεν ἀλλὰ δι' αὐτῆς

αἰχμὴ ἱεμένη ῥῆξ' ὀστέον· ἐγκέφαλος δὲ
ἔνδον ἅπας πεπάλακτο, δάμασσε δέ μιν μεμαῶτα·
ἱπποδάμαντα δ' ἔπειτα καθ' ἵππων ἀΐξαντα
πρόσθεν ἕθεν φεύγοντα, μετάφρενον οὔτασε δουρί·
αὐτὰρ ὁ θυμὸν ἄϊσθε καὶ ἤρυγεν ὡς ὅτε ταῦρος
ἤρυγεν ἑλκόμενος ἑλικώνιον ἀμφὶ ἄνακτα·
κούρων ἑλκόντων γάνυται δέ τε τοῖς ἐνοσίχθων·
Ὣς ἄρα τόν γ' ἐρυγόντα λίπ' ὀστέα θυμὸς ἀγήνωρ
αὐτὰρ ὁ βῆ σὺν δουρὶ μετ' ἀντίθεον πολύδωρον
πριαμίδην· τὸν δ' οὔτι πατὴρ εἴασκε μάχεσθαι,
οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο·
καί οἱ φίλτατος ἔσκε πόδεσσι δὲ πάντας ἐνίκα·
δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων·
θῦνε διὰ προμάχων· ἕως φίλον ὤλεσε θυμόν·
τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος ἀχιλλεὺς
νῶτα παραΐσσοντος ὅθι ζωστῆρος ὀχῆες
χρύσειοι σύνεχον· καὶ διπλόος ἤντετο θώρηξ·
ἀντικρὺ δὲ διέσχε παρ' ὀμφαλὸν ἔγχεος αἰχμή·
γνὺξ δ' ἔριπ' οἰμώξας· νεφέλη δέ μιν ἀμφεκάλυψε
κυανέη· προτὶ οἷ δ' ἔλαβ' ἔντερα χερσὶ λιασθείς·
ἕκτωρ δ' ὡς ἐνόησε κασίγνητον πολύδωρον·
ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίῃ,
κὰρ ῥά οἱ ὀφθαλμῶν κέχυτ' ἀχλύς· οὐδ' ἄρ' ἔτ' ἔτλη
δηρὸν ἑκὰς στρωφᾶσθ' ἀλλ' ἀντίος ἦλθ' ἀχιλῆϊ·
ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ ἀχιλλεὺς
ὡς εἶδ' ὡς ἀνέπαλτο καὶ εὐχόμενος ἔπος ηὔδα·
ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστ' ἐπεμάσσατο θυμόν·
ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδ' ἂρ ἔτι δὴν
ἀλλήλω πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας·
ἦ· καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν ἕκτορα δῖον·

ἆσσον ἴθ' ὥς κε θᾶσσον ὀλέθρου πείραθ' ἵκηαι.
Τ ὸν δ' οὐ ταρβήσας προσέφη κορυθαιόλος ἕκτωρ·
πηλεΐδη μὴ δή μ' ἐπέεσσί γε νηπύτιον ὣς
ἔλπεο δειδίξεσθαι· ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
ἠμὲν κερτομίας ἠδ' αἴσυλα μυθήσασθαι.
οἶδα δ' ὅτι σὺ μὲν ἐσθλός· ἐγὼ δὲ σέθεν πολὺ χείρων·
ἀλλ' ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
αἴ κε σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι
δουρὶ βαλών· ἐπειὴ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.
ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δόρυ· καὶ τό γ' ἀθήνη
πνοιῇ ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο
ἦκα μάλα ψύξασα· τὸ δ' ἂψ ἵκεθ' ἕκτορα δῖον·
αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν· αὐτὰρ ἀχιλλεὺς
ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων·
σμερδαλέα ἰάχων· τὸν δ' ἐξήρπαξεν ἀπόλλων
ῥεῖα μάλ' ὥς τε θεὸς ἐκάλυψε δ' ἄρ' ἠέρι πολλῇ·
τρὶς μὲν ἔπειτ' ἐπόρουσε ποδάρκης δῖος ἀχιλλεὺς
ἔγχεϊ χαλκείῳ τρὶς δ' ἠέρα τύψε βαθεῖαν·
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος·
δεινὰ δ' ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·
ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι
ἦλθε κακόν· νῦν δ' αὖ τέ σ' ἐρύσατο φοῖβος ἀπόλλων
ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων·
ἦ θήν σ' ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
εἴπερ τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι·
νῦν δ' ἄλλους τρώων ἐπιείσομαι ὅν κε κιχείω.
Ὣ ς εἰπὼν δρύοπ' οὖτα κατ' αὐχένα μέσσον ἄκοντι·
ἤριπε δὲ προπάροιθε ποδῶν· ὁ δὲ τὸν μὲν ἔασε·
δημοῦχον δὲ φιλητορίδην ἠΰν τε μέγαν τε
κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε· τὸν μὲν ἔπειτα

οὔταζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·
αὐτὰρ ὁ λαογόνον καὶ δάρδανον υἷε βίαντος,
ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε·
τὸν μὲν δουρὶ βαλὼν· τὸν δὲ σχεδὸν ἄορι τύψας·
τρῶα δ᾽ ἀλαστορίδην ὁ μὲν, ἀντίος ἤλυθε γούνων
εἴ πως εὗ πεφίδοιτο λαβὼν, καὶ ζωὸν ἀφείη·
μηδὲ κατακτείνειεν, ὁμηλικίην ἐλεήσας
νήπιος· οὐδὲ τὸ ᾔδη ὃ, οὐ πείσεσθαι ἔμελλεν·
οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδ᾽ ἀγανόφρων,
ἀλλὰ μάλ᾽ ἐμμεμαώς ὁ μὲν, ἥπτετο χείρεσι γούνων
ἱέμενος λίσσεσθ᾽. ὁ δὲ φασγάνῳ οὖτα καθ᾽ ἧπαρ·
ἐκ δέ οἱ ἧπαρ ὄλισθεν· ἀτὰρ μέλαν αἷμα κατ᾽ αὐτοῦ,
κόλπον ἐνέπλησε· τὸν δὲ σκότος ὄσσε κάλυψε
θυμοῦ δευόμενον· ὁ δὲ μούλιον οὖτα παραστὰς
δουρὶ κατ᾽ οὖς· εἶθαρ δὲ δι᾽ οὔατος ἦλθ᾽ ἑτέροιο
αἰχμὴ χαλκείη· ὁ δ᾽ ἀγήνορος υἱὸν ἔχεκλον
μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι·
πᾶν δ᾽ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατ᾽ ὄσσε
ἔλλαβε πορφύρεος θάνατος, καὶ μοῖρα κραταιή·
δευκαλίωνα δ᾽ ἔπειθ᾽ ἵνα τε ξυνέχουσι τένοντες
ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν
αἰχμὴ χαλκείη· ὁ δέ μιν μένε χεῖρα βαρυνθεὶς
πρόσθ᾽ ὁρόων θάνατον· ὁ δὲ φασγάνῳ αὐχένα θείνας,
τῆλ᾽ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε
σφονδυλίων ἔκπαλθ᾽· ὁ δ᾽ ἐπὶ χθονὶ κεῖτο τανυσθείς·
αὐτὰρ ὁ βῆ ῥ᾽ ἰέναι μετ᾽ ἀμύμονα πείρεω υἱὸν
ῥίγμον· ὃς ἐκ θρῄκης ἐριβώλακος εἰληλούθει·
τὸν βάλε μέσσον ἄκοντι, πάγη δ᾽ ἐν νηδύϊ χαλκός
ἤριπε δ᾽ ἐξ ὀχέων· ὁ δ᾽ ἀρηΐθοον θεράποντα·
ἂψ ἵππους στρέψαντα, μετάφρενον ὀξέϊ δουρὶ

νύξ' ἀπὸ δ' ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι·
ὡς δ' ἀναμαιμάᾳ βαθέ' ἄγκεα θεσπιδαὲς πῦρ
οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη·
πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,
ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχει δαίμονι ἶσος·
κτεινομένους ἐφέπων· ῥέε δ' αἵματι γαῖα μέλαινα.
ὡς δ' ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους·
τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ·
ῥίμφα τε λέπτ' ἐγένοντο βοῶν ὑπὸ πόσσ' ἐριμύκων.
ὣς ὑπ' ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι
στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δ' ἄξων
νέρθεν ἅπας πεπάλακτο, καὶ ἄντυγες αἳ περὶ δίφρον,
ἃς ἄρ' ἀφ' ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον·
αἵ τ' ἀπ' ἐπισσώτρων· ὁ δὲ ἵετο κῦδος ἀρέσθαι,
πηλεΐδης· λύθρῳ δ' ἐπαλάσσετο χεῖρας ἀάπτους·

ΥΠΟΘΕΣΙΣ ΤΗΣ· Φ· ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ

τ Τρώων εἰς δύο διαιρεθέντων μέρη, τοὺς μὲν εἰς τὴν πόλιν, τοὺς δὲ εἰς τὸν σκάμανδρον, ἀχιλλεὺς διώκει· καὶ δεκαδύο νεανίας ζωγρεῖ εἰς ποινὴν πατρόκλου· αὐτὸς δὲ λυκάονα τὸν πριάμου καὶ ἀστεροπαῖον ἀναιρεῖ· ἐπαρθέντος τοῦ ποταμοῦ πλημμυροῦντος κινδυνεύοντα αὐτὸν σώζει ἥφαιστος· ἐμπρήσας τὸν ποταμὸν καὶ τὸ πεδίον· μετὰ ταῦτα θεῶν μάχη γίνεται πρὸς ἀλλήλους· ἀχιλλέα δὲ ἀπόλλων εἴργει ἀγήνορι ὁμοιωθεὶς, καὶ φεύγων ἐξαπατᾷ, ἕως οἱ τρῶες διασώζονται εἰς τὴν πόλιν·

ΙΛΙΑΔΟΣ. Φ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Φῖ μόθος αἰακίδαο παρ' ἠιόνας ποταμοῖο.

Ἀλλ' ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
α ξάνθου δινήεντος· ὃν ἀθάνατος τέκετο ζεύς,
ἔνθα διατμήξας τοὺς μὲν πεδίονδε δίωκε
πρὸς πόλιν ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο
ἤματι τῷ προτέρῳ. ὅτε μαίνετο φαίδιμος ἕκτωρ·
τῇ ῥ' οἵ γε προχέοντο πεφυζότες· ἠέρα δ' ἥρη
πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲ
ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην.
ἐν δ' ἔπεσον μεγάλῳ πατάγῳ. βράχε δ' αἰπὰ ῥέεθρα.
ὄχθαι δ' ἀμφὶ περὶ μεγάλ' ἴαχον· οἳ δ' ἀλαλητῷ
ἔννεον ἔνθα καὶ ἔνθα· ἑλισσόμενοι κατὰ δίνας.
ὡς δ' ὅθ' ὑπαὶ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται
φευγέμεναι ποταμόνδε· τὸ δὲ φλέγει ἀκάματον πῦρ
ὄρμενον ἐξαίφνης· ταὶ δὲ πτώσσουσι καθ' ὕδωρ·
ὡς ὑπ' ἀχιλλῆος ξάνθου βαθυδινήεντος
πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.
αὐτὰρ ὁ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπ' ὄχθαις
κεκλιμένον μυρίκῃσιν· ὁ δ' ἔνθορε δαίμονι ἶσος
φάσγανον οἶον ἔχων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα.
τύπτε δ' ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτ' ἀεικής,
ἄορι θεινομένων· ἐρυθαίνετο δ' αἵματι ὕδωρ.
ὡς δ' ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι

φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου
δειδιότες, μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν·
ὣς τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα
πτῶσσον ὑπὸ κρημνούς· ὃ δ' ἐπεὶ κάμε χεῖρας ἐναίρων·
ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους·
ποινὴν πατρόκλοιο μενοιτιάδαο θανόντος·
τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς·
δῆσε δ' ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι·
τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι·
δῶκε δ' ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας·
αὐτὰρ ὃ, ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων·
ἔνθ' υἷι πριάμοιο συνήντετο δαρδανίδαο
ἐκ ποταμοῦ φεύγοντι λυκάονι, τόν ῥά ποτ' αὐτὸς
ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα
ἐννύχιος προμολών· ὃ δ' ἐρινεὸν ὀξέϊ χαλκῷ
τάμνε νέους ὄρπηκας, ἵν' ἅρματος ἄντυγες ἦεν·
τῷ δ' ἄρ' ἀνώϊστον κακὸν ἤλυθε δῖος ἀχιλλεύς·
καὶ τότε μέν μιν λῆμνον ἐΰκτι μένην ἐπέρησε
νηυσὶν ἄγων· ἀτὰρ υἱὸς ἰήσονος ὦνον ἔδωκε·
κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο· πολλὰ δ' ἔδωκεν
ἴμβριος ἠετίων· πέμψεν δ' ἐς δῖαν ἀρίσβην·
ἔνθεν ὑπεκπροφυγών, πατρώϊον ἵκετο δῶμα·
ἕνδεκα δ' ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν,
ἐλθὼν ἐκ λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις,
χερσὶν ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε
πέμψειν εἰς ἀΐδαο, καὶ οὐκ ἐθέλοντα νέεσθαι.
τὸν δ' ὡς οὖν ἐνόησε ποδάρκης δῖος ἀχιλλεύς,
γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος οὐδ' ἔχεν ἔγχος
ἀλλὰ τὰ μέν ῥ' ἀπὸ πάντα χαμαὶ βάλε, τεῖρε γὰρ ἱδρὼς
φεύγοντ' ἐκ ποταμοῦ, κάματος δ' ὑπὸ γούνατ' ἐδάμνα,

ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
ὢ πόποι ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι·
ἦ μάλα δὴ τρῶες μεγαλήτορες οὕσπερ ἔπεφνον,
αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος·
οἷον δὴ καὶ ὅδ' ἦλθε φυγὼν ὑπονηλεὲς ἦμαρ·
λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχεν
πόντος ἁλὸς πολιῆς ὃ πολέας ἀέκοντας ἐρύκει·
ἀλλ' ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο
γεύσεται ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω·
ἢ ἄρ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται ἤ μιν ἐρύξει
γῆ φυσίζοος· ἥτε κατὰ κρατερόν περ ἐρύκει,
ὣς ὥρμαινε μένων· ὁ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς·
γούνων ἅψασθαι μεμαώς· περὶ δ' ἤθελε θυμῷ
ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν·
ἤτοι ὁ μὲν δόρυ μακρὸν ἀνέσχεθε δῖος ἀχιλλεὺς·
οὐτάμεναι μεμαώς· ὁ δ' ὑπέδραμε καὶ βάλε γούνων
κύψας· ἐγχείη δ' ἄρ ὑπὲρ νώτου ἐνὶ γαίῃ
ἔστη ἱεμένη χροὸς ἄμμεναι ἀνδρομέοιο·
αὐτὰρ ὁ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλίσσετο γούνων·
τῇ δ' ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον· οὐδὲ μεθίει·
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
γουνοῦμαί σ' ἀχιλεῦ· σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον·
ἀντί τοι εἰμ' ἱκέταο διοτρεφὲς αἰδοίοιο·
πὰρ γὰρ σοὶ πρώτῳ πασάμην δημήτερος ἀκτήν·
ἤματι τῷ ὅτε μ' εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ·
καί μ' ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε,
λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον·
νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοι ἐστὶν
ἥδε δυωδεκάτη, ὅτ' ἐς ἴλιον εἰλήλουθα
πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε

μοῖρ' ὀλοή· μέλλω που ἀπεχθέσθαι διὶ πατρί·
ὅς με σοὶ αὖτις ἔδωκε μινυνθάδιον δέ με μήτηρ,
γείνατο λαοθόη· θυγάτηρ ἄλταο γέροντος·
ἄλταω ὃς λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει·
πήδασον αἰπήεσσαν ἔχων, ὑπὸ σατνιόεντι·
τοῦ δ' ἔχε θυγατέρα πρίαμος, πολλὰς δὲ καὶ ἄλλας·
τῆς δὲ δύω γενόμεσθα, σὺ δ' ἄμφω δειροτομήσεις,
ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δαμάσσας
ἀντίθεον πολύδωρον ἐπεὶ βάλες ὀξέϊ δουρί
νῦν δὲ δὴ ἐνθάδε μοι κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω
σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥ' ἐπέλασσέ γε δαίμων·
ἄλλο δέ τοι ἐρέω· σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν
μή με κτεῖν', ἐπεὶ οὐχ ὁμογάστριος ἕκτορός εἰμι,
ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε·
Ὣς ἄρα μιν πριάμοιο, προσηύδα φαίδιμος υἱός,
λισσόμενος ἐπέεσσιν· ἀμείλικτον δ' ὄπ' ἄκουσε·
νήπιε· μή μοι ἄποινα πιφαύσκεο μηδ' ἀγόρευε
πρὶν μὲν γὰρ πάτροκλον ἐπισπεῖν μόρσιμον ἦμαρ,
τόφρα τέ μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν,
τρώων· καὶ πολλοὺς ζωοὺς ἕλον ἠδ' ἐπέρασσα·
νῦν δ' οὐκ ἔσθ' ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε
ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι
συμπάντων· τρώων πέρι δ' αὖ πριάμοιό γε παίδων·
ἀλλὰ φίλος θάνε καὶ σύ, τίη ὀλοφύρεαι αὔτως·
κάτθανε καὶ πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων·
οὐχ ὁράας οἷος κἀγὼ καλός τε μέγας τε,
πατρὸς δ' εἴμ' ἀγαθοῖο θεὰ δέ μ' ἐγείνατο μήτηρ,
ἀλλ' ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή
ἔσσεται, ἢ ἠώς. ἢ δείλη, ἢ μέσον ἦμαρ,
ὁππότε τις καὶ ἐμεῖο ἄρης ἐκ θυμὸν ἕληται·

ἢ ὅ γε δουρὶ βαλὼν, ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ·
Ὣς φάτο· τοῦ δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·
ἔγχος μέν ῥ' ἀφέηκεν, ὃ δ' ἕζετο χεῖρε πετάσσας
ἀμφοτέρας· ἀχιλλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ·
τύψε κατὰ κληῖδα παρ' αὐχένα, πᾶν δέ οἱ εἴσω
δῦ ξίφος ἄμφηκες· ὃ δ' ἄρα πρηνὴς ἐπὶ γαίῃ
κεῖτο ταθεὶς· ἐκ δ' αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν·
τὸν δ' ἀχιλλεὺς ποταμὸνδε λαβὼν ποδὸς ἧκε φέρεσθαι
καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντ' ἀγόρευεν·
ἐνταυθοῖ νῦν κεῖσο μετ' ἰχθύσιν, οἵ σ' ὠτειλῆς
αἷμ' ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ
ἐνθεμένη λεχέεσσι γοήσεται· ἀλλὰ σκάμανδρος
οἴσει δινήεις, εἴσω ἁλὸς εὐρέα κόλπον·
θρώσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ' ὑπαΐξει·
ἰχθὺς ὅς κε φάγῃσι λυκάονος ἀργέτα δημόν
φθείρεσθ'· εἰσόκεν ἄστυ κιχείομεν ἰλίου ἱρῆς
ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δ' ὄπιθεν κεραΐζων·
οὐδ' ὑμῖν ποταμός περ εὔρροος ἀργυροδίνης
ἀρκέσει· ᾧ δὴ δηθὰ πολεῖς ἱερεύετε ταύρους·
ζωοὺς δ' ἐν δίνῃσι καθίετε μώνυχας ἵππους·
ἀλλὰ καὶ ὣς ὀλέεσθε κακὸν μόρον, εἰσόκε πάντες
τίσετε πατρόκλοιο φόνον καὶ λοιγὸν ἀχαιῶν·
οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο·
Ὣς ἄρ' ἔφη· ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον·
ὥρμηνεν δ' ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο
δῖον ἀχιλλῆα· τρώεσσι δὲ λοιγὸν ἀλάλκοι·
τόφρα δὲ πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος·
ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων
υἱεῖ πηλεγόνος· τὸν δ' ἀξιὸς εὐρυρέεθρος
γείνατο καὶ περίβοια ἀκεσσαμενοῖο θυγατρῶν

πρεσβυτάτῃ· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης,
τῷ δ' ἀχιλεὺς ἐπόρουσεν ὁ δ' ἀντίος ἐκ ποταμοῖο
ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε
ξάνθος· ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν·
τοὺς ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδ' ἐλέαιρεν·
οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
τὸν πρότερος προσέειπε ποδάρκης δῖος ἀχιλλεύς·
τίς πόθεν εἰς ἀνδρῶν, ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν·
δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι·
Τὸν δ' αὖ πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·
πηλεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις·
εἴμ' ἐκ παιονίης ἐριβώλου τηλόθ' ἐούσης·
παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν
ἠὼς ἑνδεκάτη ὅτ' ἐς ἴλιον εἰλήλουθα·
αὐτὰρ ἐμοὶ γενεὴ ἐξ ἀξίου εὐρὺ ῥέοντος·
ἀξίου· ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησι·
ὃς τέκε πηλεγόνα κλυτὸν ἔγχει· τὸν δ' ἐμέ φασι
γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμ' ἀχιλλεῦ·
Ὣς φάτ' ἀπειλήσας· ὁ δ' ἀνέσχετο δῖος ἀχιλλεὺς
πηλιάδα μελίην· ὁ δ' ἁμαρτῇ δούρασιν ἀμφὶς
ἥρως ἀστεροπαῖος ἐπεὶ περιδέξιος ἦεν·
καὶ ῥ' ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν· οὐδὲ διὰ πρὸ
ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο·
τῷ δ' ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς
δεξιτερῆς· σύτο δ' αἷμα κελαινεφές· ἡ δ' ὑπὲρ αὐτοῦ
γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι·
δεύτερος αὖτ' ἀχιλεὺς μελίην ἰθυπτίωνα,
ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων·
καὶ τοῦ μέν ῥ' ἀφάμαρτεν· ὁ δ' ὑψηλὴν βάλεν ὄχθην
μεσσοπαγὲς δ' ἄρ ἔθηκε κατ' ὄχθης μείλινον ἔγχος·

πηλείδης δ' ἄορ ὀξὺ ἐρυσάμενος παρὰ μηροῦ
ἆλτ' ἐπί οἱ μεμαώς· ὃ δ' ἄρα μελίην ἀχιλῆος
οὐ δύνατ' ἐκ κρημνοῖο ἐρύσαι χειρὶ παχείῃ·
τρὶς μέν μιν πελέμιξεν ἐρύσασθαι μενεαίνων·
τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ
ἆξαι, ἐπιγνάμψας δόρυ μείλινον αἰακίδαο·
ἀλλὰ πρὶν ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα,
γαστέρα γάρ μιν τύψε παρ' ὀμφαλόν· ἐκ δ' ἄρα πᾶσαι
χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν·
ἀσθμαίνοντ'. ἀχιλεὺς δ' ἄρ' ἐνὶ στήθεσιν ὀρούσας·
τεύχεά τ' ἐξενάριξε, καὶ εὐχόμενος ἔπος ηὔδα·
K κεῖσ' οὕτω· χαλεπόν τοι ἐρισθενέος κρονίωνος
παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτα·
φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος·
αὐτὰρ ἐγὼ γενεὴν μεγάλου διὸς εὔχομαι εἶναι·
τίκτε μ' ἀνὴρ πολλοῖσιν ἀνάσσων μυρμιδόνεσσι,
πηλεὺς αἰακίδης· ὃ δ' ἄρ' αἰακὸς, ἐκ διὸς ἦεν·
τῷ κρείσσων μὲν ζεὺς ποταμῶν ἁλιμυριέντων·
κρείσσων δ' αὖτε διὸς γενεὴ ποταμοῖο τέτυκται·
καὶ γάρ σοί ποταμός γε μέγας πάρα, εἰ δύναταί τι
χραισμεῖν· ἀλλ' οὐκ ἔστι διὶ κρονίωνι μάχεσθαι·
τῷ. οὔτε κρείων ἀχελώιος ἰσοφαρίζει·
οὐδὲ βαθυρρείταο μέγα σθένος ὠκεανοῖο·
ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα·
καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·
ἀλλὰ καὶ ὃς δείδοικε διὸς μεγάλοιο κεραυνὸν·
δεινήν τε βροντὴν ὅτ' οὐρανόθεν σμαραγήσῃ·
ἦ ῥα· καὶ ἐκ κρημνοῖο ἐρύσατο χάλκεον ἔγχος·
τὸν δὲ κατ' αὐτόθι λεῖπεν ἐπεὶ φίλον ἦτορ ἀπηύρα
κείμενον ἐν ψαμάθοισι· δίαινε δέ μιν μέλαν ὕδωρ·

τὸν μὲν ἄρ' ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο
δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·
αὐτὰρ ὁ βῆ ῥ' ἰέναι μετὰ παίονας ἱπποκορυστάς·
οἵ ῥ' ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,
ὡς ἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ
χέρσ' ὕπο πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα,
ἔνθ' ἕλε θερσίλοχόν τε μύδωνά τε ἀστύπυλόν τε
μνῆσόν τε θρασίον τε καὶ αἴνιον ἠδ' ὀφελέστην·
καί νύ κ' ἔτι πλέονας κτάνε παίονας ὠκὺς ἀχιλλεύς·
εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης·
ἀνέρι εἰσάμενος βαθέης δ' ἐφθέγξατο δίνης·
Ὦ ἀχιλεῦ· πέρι μὲν κρατέεις πέρι δ' αἴσυλα ῥέζεις
ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσι θεοὶ αὐτοί·
εἴ σοι τρῶας ἔδωκε κρόνου πάϊς πάντας ὀλέσσαι·
ἐξ ἐμέθεν γ' ἐλάσσας πεδίον κάτα μέρμερα ῥέζε·
πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα·
οὐδέ τι πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν
στεινόμενος νεκύεσσι· σὺ δὲ κτείνεις ἀϊδήλως·
ἀλλ' ἄγε δὴ καὶ ἔασον· ἄγη μ' ἔχει ὄρχαμε λαῶν·
Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
ἔσται ταῦτα σκάμανδρε διοτρεφὲς ὡς σὺ κελεύεις·
τρῶας δ' οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων·
πρὶν ἔλσαι κατὰ ἄστυ καὶ ἕκτορι πειρηθῆναι
ἀντιβίην· ἤ κέν με δαμάσεται ἦ κεν ἐγὼ τόν·
Ὣς εἰπὼν τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·
καὶ τότ' ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·
ὢ πόποι ἀργυρότοξε διὸς τέκος οὐ σύ γε βουλὰς
εἰρύσαο κρονίωνος ὅ τοι μάλα πόλλ' ἐπέτελλε·
τρωσὶ παριστάμεναι καὶ ἀμύνειν, εἰσόκεν ἔλθῃ
δείελος ὀψὲ δύων· σκιάσῃ δ' ἐρίβωλον ἄρουραν·

ἦ· καὶ ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσω
κρημνοῦ ἀπαΐσων· ὁ δ' ἐπέσσυτ' οἴδματι θύων·
πάντα δ' ὄρινε ῥέεθρα κυκώμενος· ὦσε δὲ νεκροὺς
πολλούς· οἵ ῥα κατ' αὐτὸν ἅλις ἔσαν· οὓς κτάν' ἀχιλλεὺς
τοὺς ἔκβαλλε θύραζε μεμυκὼς· ἠΰτε ταῦρος
χέρσονδε· ζωοὺς δ' ἐσάω κατὰ καλὰ ῥέεθρα
κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι·
δεινὸν δ' ἀμφ' ἀχιλῆα κυκώμενον ἵστατο κῦμα·
ὦθει δ' ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσιν
ἔχε στηρίξασθαι· ὁ δὲ πτελέην ἕλε χερσὶν
εὐφυέα μεγάλην· ἡ δ' ἐκ ῥιζῶν ἐριποῦσα
κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα·
ὄζοισι πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν,
ἔσω πᾶσ' ἐριποῦσ'· ὁ δ' ἄρ' ἐκ λίμνης ἀνορούσας,
ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι
δείσας· οὐδέ τ' ἔληγε μέγας θεὸς· ὦρτο δ' ἐπ' αὐτῷ
ἀκροκελαινιόων· ἵνα μιν παύσειε πόνοιο
δῖον ἀχιλλῆα, τρώεσσι δὲ λοιγὸν ἀλάλκοι·
πηλείδης δ' ἀπόρουσεν ὅσον τ' ἐπὶ δουρὸς ἐρωὴν
αἰετοῦ οἴματ' ἔχων μέλανος τοῦ θηρητῆρος·
ὅς θ' ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·
τῷ ἐικὼς ἤϊξεν· ἐπὶ στήθεσσι δὲ χαλκὸς
σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς
φεῦγ'· ὁ δ' ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ·
ὡς δ' ὅτ' ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου
ἀμφυτὰ καὶ κήπους ὕδατος ῥόον ἡγεμονεύει·
χερσὶ μάκελλαν ἔχων ἀμάρης δ' ἐξ ἔχματα βάλλων
τοῦ μέν τε προρέοντος ὑποψηφῖδες ἅπασαι
ὀχλεῦνται· τὸ δέ τ' ὦκα κατειβόμενον κελαρύζει
χώρῳ ἐνὶ προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·

ὣς αἰεὶ

ὣς αἰεὶ ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο,
καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν·
ὁσάκι δ' ὁρμήσειε ποδάρκης δῖος ἀχιλλεὺς
στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες
ἀθάνατοι φοβέουσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·
τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο
πλάζ' ὤμους καθύπερθεν· ὁ δ' ὑψόσε ποσσὶν ἐπήδα·
θυμῷ ἀνιάζων· ποταμὸς δ' ὑπὸ γούνατ' ἐδάμνα
λάβρος ὕπαιθα ῥέων κονίην δ' ὑπέρεπτε ποδοῖιν·
πηλεΐδης δ' ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη
ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι·
ἄλλος δ' οὔ τίς μοι τόσον αἴτιος οὐρανιώνων,
ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσιν ἔθελγεν·
ἥ μ' ἔφατο τρώων ὑπὸ τείχεϊ θωρηκτάων·
λαιψηροῖς ὀλέεσθαι ἀπόλλωνος βελέεσσιν·
ὥς μ' ὄφελ' ἕκτωρ κτεῖναι ὃς ἐνθάδε τέτραφ' ἄριστος·
τῷ κ' ἀγαθὸς μὲν ἔπεφν', ἀγαθὸν δέ κεν ἐξενάριξε·
νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι,
ἐρχθέντ' ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν·
ὅν ῥά τ' ἔναυλος ἀποέρσει χειμῶνι περῶντα·
Ὣς φάτο· τῷ δὲ μάλ' ὦκα ποσειδάων καὶ ἀθήνη
στήτην ἐγγὺς ἰόντες δέμας δ' ἄνδρεσσιν ἐΐκτην·
χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντ' ἐπέεσσι·
Τοῖσι δὲ μύθων ἦρχε ποσειδάων ἐνοσίχθων·
πηλεΐδη μήτ' ἄρ τι λίην τρέε, μήτέ τι τάρβει·
τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν,
ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ παλλὰς ἀθήνη·
ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν·
ἀλλ' ὅδε μὲν τάχα λωφήσει· σὺ δὲ εἴσεαι αὐτός·

αὐτὰρ τοὶ πυκινῶς ὑποθησόμεθ᾽ αἴκε πίθηαι
μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο·
πρὶν κατὰ ἰλιόφιν κλυτὰ τείχεα λαὸν ἐέλσαι
τρωικὸν ὅς κε φύγῃσι· σὺ δ᾽ ἕκτορι θυμὸν ἀπούρας·
ἂψ ἐπὶ νῆας ἴμεν δίδομεν δέ τοι εὖχος ἀρέσθαι·
τὼ μὲν ἄρ ὣς εἰπόντε μετ᾽ ἀθανάτους ἀπεβήτην·
αὐτὰρ ὁ βῆ μέγα γάρ ῥα θεῶν ὤτρυνεν ἐφετμὴ
ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθ᾽ ὕδατος ἐκχυμένοιο·
πολλὰ δὲ τεύχεα καλὰ δαϊκταμένων αἰζηῶν,
πλῶον καὶ νέκυες· τοῦ δ᾽ ὑψόσε γούνατ᾽ ἐπήδα
πρὸς ῥόον ἀΐσσοντος ἀν᾽ ἰθύν· οὐδέ μιν ἔσχε
εὐρὺ ῥέων ποταμὸς μέγα γὰρ σθένος ἔμβαλ᾽ ἀθήνη·
οὐδὲ σκάμανδρος ἔληγε τεὸν μένος· ἀλλ᾽ ἔτι μᾶλλον
χώετο πηλείωνι· κόρυσσε δὲ κῦμα ῥόοιο
ὑψόσ᾽ ἀειρόμενος· σιμόεντι δὲ κέκλετ᾽ ἀΰσας·
φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ
σχῶμεν· ἐπεὶ τάχα ἄστυ μέγα πριάμοιο ἄνακτος
ἐκπέρσει· τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν·
ἀλλ᾽ ἐπάμυνε τάχιστα· καὶ ἐμπίπληθι ῥέεθρα
ὕδατος ἐκ πηγέων πάντας δ᾽ ὀρόθυνον ἐναύλους·
ἵστη δὲ μέγα κῦμα πολὺν δ᾽ ὀρυγμαδὸν ὄρινε·
φιτρῶν καὶ λάων ἵνα παύσομεν ἄγριον ἄνδρα·
ὃς δὴ νῦν κρατέει μέμονεν, δ᾽ ὅγε ἶσα θεοῖσιν·
φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτε τι εἶδος·
οὔτε τὰ τεύχεα καλὰ τά που μάλα νειόθι λίμνης
κείσεθ᾽ ὑπ᾽ ἰλύος κεκαλυμμένα κὰδ δέ μιν αὐτὸν,
εἰλύσω ψαμάθοισιν ἅλις χεράδος περιχεύας
μυρίον· οὐδέ οἱ ὀστέ᾽ ἐπιστήσονται ἀχαιοὶ·
ἀλλέξαι τόσην οἱ ἄσιν καθύπερθε καλύψω·
αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται· οὐδέ τι μιν χρεὼ

ἔσαι τυμβοχοῆς ὅτε μιν θάπτωσιν ἀχαιοί.
ἦ καὶ ἐπῶρτ᾽ ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων
μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.
πορφύρεον δ᾽ ἄρα κῦμα διιπετέος ποταμοῖο
ἵστατ᾽ ἀειρόμενον, κατὰ δ᾽ ᾕρεε πηλεΐωνα.
ἥρη δὲ μέγ᾽ ἄϋσε περιδείσασ᾽ ἀχιλῆϊ.
μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης.
αὐτίκα δ᾽ ἥφαιστον προσεφώνεε φίλον υἱόν·
ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος ἄντα σέθεν γὰρ,
ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι·
ἀλλ᾽ ἐπάμυνε τάχιστα πιφαύσκεο δὲ φλόγα πολλήν.
αὐτὰρ ἐγὼ ζεφύροιο καὶ ἀργέσταο νότοιο,
εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,
ἥ κεν ἀπὸ τρώων κεφαλὰς καὶ τεύχεα κήαι·
φλέγμα κακὸν φορέουσα· σὺ δὲ ξάνθοιο παρ᾽ ὄχθας
δένδρεα καῖ᾽ ἐν δ᾽ αὐτὸν ἵει πυρί· μηδέ σε πάμπαν
μειλιχίοις ἐπέεσιν ἀποτρεπέτω καὶ ἀρειῇ·
μηδὲ πρὶν ἀπόπαυε τεὸν μένος· ἀλλ᾽ ὁπόταν δὴ
φθέγξο μ᾽ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.
Ὣς ἔφαθ᾽· ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ·
πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο καῖε δὲ νεκροὺς
πολλοὺς· οἵ ῥα κατ᾽ αὐτὸν ἅλις ἔσαν· οὓς κτάν᾽ ἀχιλλεὺς,
πᾶν δ᾽ ἐξηράνθη πεδίον· σχέτο δ᾽ ἀγλαὸν ὕδωρ,
ὡς δ᾽ ὅτ᾽ ὀπωρινὸς βορέης νεοαρδέ᾽ ἀλωὴν
αἶψ᾽ ἂν ξηράνῃ, χαίρει δέ μιν ὅς τις ἐθείρῃ,
ὣς ἐξηράνθη πεδίον πᾶν· κὰδ δ᾽ ἄρα νεκροὺς
κῆεν· ὁ δ᾽ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.
καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,
καίετο δὴ λωτός τε ἠδὲ θρύον ἠδὲ κύπειρον,
τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει.

τείροντ᾽ ἐγχέλυές τε καὶ ἰχθύες· οἳ κατὰ δίνας·
οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα·
πνοιῇ τειρόμενοι πολυμήτιος ἡφαίστοιο·
καίετο δ᾽ ἲς ποταμοῖο· ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν
ἥφαιστ᾽· οὔτις σοί γε θεῶν δύνατ᾽ ἀντιφερίζειν·
οὐδ᾽ ἂν ἐγὼ σοί γ᾽ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην·
λῆγ᾽ ἔριδος· τρῶας δὲ καὶ αὐτίκα δῖος ἀχιλλεὺς·
ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς·
φῆ πυρὶ καιόμενος· ἀνὰ δ᾽ ἔφλυε καλὰ ῥέεθρα·
ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ·
κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο
πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,
ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο· ζέε δ᾽ ὕδωρ·
οὐδ᾽ ἔθελε προρέειν· ἀλλ᾽ ἴσχετο· τεῖρε δ᾽ ἀϋτμὴ
ἡφαίστοιο βίηφι πολύφρονος· αὐτὰρ ὅ γ᾽ ἥρην
πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
ἥρη· τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν
ἐξ ἄλλων· οὐ μέν τοι ἐγὼ, τόσον αἴτιός εἰμι,
ὅσον οἱ ἄλλοι πάντες ὅσοι τρώεσσιν ἀρωγοί·
ἀλλ᾽ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις·
παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δ᾽ ἐπὶ καὶ τόδ᾽ ὀμοῦμαι,
μήποτ᾽ ἐπὶ τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ·
μηδ᾽ ὁπόταν τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
καιομένη· καίωσι δ᾽ ἀρήιοι υἷες ἀχαιῶν·
αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε θεὰ λευκώλενος ἥρη·
αὐτίκ᾽ ἄρ᾽ ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
ἥφαιστε· σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν
ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν·
Ὣς ἔφαθ᾽· ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ·
ἄψορρον δ᾽ ἄρα κῦμα κατέσχεθε καλὰ ῥέεθρα·

αὐτὰρ ἐπεὶ ξάνθοιο δάμη μένος, οἱ μὲν ἔπειτα
παυσάσθην· ἥρη γὰρ ἐρύκακε χωομένη περ·
ἐν δ' ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα
ἀργαλέη· δίχα δέ σφισιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·
σὺν δ' ἔπεσον μεγάλῳ ὁμάδῳ, βράχε δ' εὐρεῖα χθών·
ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός· ἄιε δὲ ζεὺς
ἥμενος οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ
γηθοσύνῃ, ὅθ' ὁρῶτο θεοὺς ἔριδι ξυνιόντας·
ἔνθ' οἵ γ' οὐκ ἔτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ ἄρης
ῥινοτόρος· καὶ πρῶτος ἀθηναίῃ ἐπόρουσε·
χάλκεον ἔγχος ἔχων καὶ ὀνείδειον φάτο μῦθον·
τίπτ' αὖ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις·
θάρσος ἄητον ἔχουσα· μέγας δέ σε θυμὸς ἀνῆκεν,
ἦ οὐ μέμνῃ ὅτε τυδεΐδην διομήδε' ἀνῆκας
οὐτάμεναι· αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα,
ἰθὺς ἐμεῦ ὦσας· διὰ δὲ χρόα καλὸν ἔδαψας·
τῷ σ' αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα μ' ἔοργας·
Ὣς εἰπὼν οὔτησε κατ' αἰγίδα θυσσανόεσσαν
σμερδαλέην, ἣν οὐδὲ διὸς δάμνησι κεραυνός·
τῇ μιν ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ·
ἡ δ' ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ·
κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,
τόν ῥ' ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·
τῷ βάλε θοῦρον ἄρηα κατ' αὐχένα· λῦσε δὲ γυῖα·
ἑπτὰ δ' ἐπέσχε πέλεθρα πεσὼν· ἐκόνισε δὲ χαίτας·
τεύχεά τ' ἀμφαράβησε· γέλασσε δὲ παλλὰς ἀθήνη·
καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·
Νηπύτι' οὐδέ νύ πω περ ἐπεφράσω ὅσσον ἀρείων
εὔχομ' ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἀντιφερίζεις,
οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις·

ἥ τοι χωομένη κακὰ μήδεται· οὕνεκ' ἀχαιοὺς
κάλλιπες· αὐτὰρ τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις·
Ὣς ἄρα φωνήσασα πάλιν τράπετ' ὄσσε φαεινώ·
τὸν δ' ἄγε χειρὸς ἑλοῦσα διὸς θυγάτηρ ἀφροδίτη,
πυκνὰ μάλα στενάχοντα· μόγις δ' ἐσαγείρατο θυμόν·
τὴν δ' ὡς οὖν ἐνόησε θεὰ λευκώλενος ἥρη,
αὐτίκ' ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
ὢ πόποι αἰγιόχοιο διὸς τέκος ἀτρυτώνη,
καί δ' αὖθ' ἡ κυνάμυια ἄγει βροτολοιγὸν ἄρηα
δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.
Ὣς φάτ' ἀθηναίη δὲ μετέσσυτο χαῖρε δὲ θυμῷ
καί ῥ' ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ
ἤλασε· τῆς δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·
τὼ μὲν ἄρ' ἄμφω κεῖντο ποτὶ χθονὶ πουλυβοτείρῃ,
ἣ δ' ἄρ' ἐπευχομένη ἔπεα πτερόεντ' ἀγόρευε·
Τοιοῦτοι νῦν πάντες ὅσοι τρώεσσιν ἀρωγοὶ
εἶεν· ὅτ' ἀργείοισι μαχοίατο θωρηκτῇσιν·
ὧδέ τε θαρσαλέοι καὶ τλήμονες ὡς ἀφροδίτη,
ἦλθεν ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·
τῶ κε δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο,
ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον·
Ὣς φάτο· μείδησε δὲ θεὰ λευκώλενος ἥρη·
αὐτὰρ ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·
φοῖβε τί ἢ δὴ νῶι διέσταμεν οὐδὲ ἔοικεν
ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴκ' ἀμαχητὶ
ἴομεν οὔλυμπόν δὲ διὸς ποτὶ χαλκοβατὲς δῶ·
ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοι γε
καλὸν ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα·
νηπύτι' ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ
μέμνηαι ὅσα δὴ πάθομεν κακὰ ἴλιον ἀμφὶ·

μοῦνοι νῶϊ θεῶν ὅτ' ἀγήνορι λαομέδοντι
πὰρ διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν
μισθῷ ἐπὶ ῥητῷ ὁ δὲ σημαίνων ἐπέτελλεν·
ἤτοι ἐγὼ τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα·
εὐρύ τε καὶ μάλα καλὸν ἵν' ἄρρηκτος πόλις εἴη
φοῖβε· σὺ δ' εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες,
ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης·
ἀλλ' ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι
ἐξέφερον τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα
λαομέδων ἔκπαγλος ἀπειλήσας δ' ἀπέπεμπε·
σοὶ μὲν ὅ γ' ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε
δήσειν· καὶ περάαν νήσων ἐπὶ τηλεδαπάων·
στεῦτο δ' ὅ γ' ἀμφοτέρων ἀποκοψέμεν οὔατα χαλκῷ·
νῶϊ δέ τ' ἄψορροι κίομεν κεκοτηότι θυμῷ
μισθοῦ χωόμενοι τὸν ὑποστὰς οὐκ ἐτέλεσσε·
τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν· οὐδὲ μεθ' ἡμέων
πειρᾷ· ὥς κεν τρῶες ὑπερφίαλοι ἀπόλωνται·
πρόχνυ κακῶς· σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι·
Τὸν δ' αὖτε προσέειπεν ἄναξ ἑκάεργος ἀπόλλων·
ἐννοσίγαι', οὐκ ἄν με σαόφρονα μυθήσαιο
ἔμμεναι εἰ δὴ σοί γε βροτῶν ἕνεκα πολεμίζω
δειλῶν οἳ φύλλοισιν ἐοικότες ἄλλο τε μέν τε
ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες·
ἄλλο τε δ' αὖ φθινύθουσιν ἀκήριοι· ἀλλὰ τάχιστα
παυσώμεθα μάχης· οἳ δ' αὐτοὶ δηριαάσθων·
Ὣς ἄρα φωνήσας πάλιν ἐτράπετ'· αἴδετο γάρ ῥα
πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι·
τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν·
ἄρτεμις ἀγροτέρη· καὶ ὀνείδειον φάτο μῦθον·
Φ φεύγεις δὴ ἑκάεργε ποσειδάωνι δὲ νίκην
πᾶσαν ἐπέτρεψας μέλεον δέ οἱ εὖχος ἔδωκας

νηπύτιε· τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως·
μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω
εὐχομένου ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,
ἄντα ποσειδάωνος ἐναντίβιον πολεμίζειν·
Ὣς φάτο· τὴν δ᾽ οὔτι προσέφη ἑκάεργος ἀπόλλων·
ἀλλὰ χολωσαμένη διὸς αἰδοίη παράκοιτις,
νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι·
πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδδεὲς ἀντί᾽ ἐμεῖο
στήσεσθαι· χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι
τοξοφόρῳ περ ἐούσῃ· ἐπεί σε λέοντα γυναιξὶ
ζεὺς θῆκεν· καὶ ἔδωκε κατακτάμεν ἥν κ᾽ ἐθέλῃσθα·
ἤτοι βέλτερόν ἐστι κατ᾽ οὔρεα θῆρας ἐναίρειν·
ἀγροτέρας τ᾽ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι·
εἰ δ᾽ ἐθέλεις πολέμοιο δαήμεναι ὄφρ᾽ εὖ εἰδῇς
ὅσσον φερτέρη εἴμ᾽ ὅτι μοι μένος ἀντιφερίζεις,
ἦ ῥα· καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε
σκαιῇ· δεξιτερῇ δ᾽ ἄρ᾽ ἀπ᾽ ὤμων αἴνυτο τόξα·
αὐτοῖσιν δ᾽ ἄρ᾽ ἔθεινε παρ᾽ οὔατα μειδιόωσα
ἐντροπαλιζομένην· ταχέες δ᾽ ἔκπιπτον ὀϊστοί·
δακρυόεσσα δ᾽ ἔπειτα θεὰ φύγεν ὥς τε πέλεια
ἥ ῥά θ᾽ ὑπ᾽ ἴρηκος κοίλην εἰσέπτατο πέτρην
χηραμόν· οὐδ᾽ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν·
ὣς ἣ δακρυόεσσα φύγεν· λίπε δ᾽ αὐτόθι τόξα·
λητὼ δὲ προσέειπε διάκτορος ἀργειφόντης·
Λητοῖ· ἐγὼ δέ τοι οὔτοι μαχήσομαι· ἀργαλέον δὲ
πληκτίζεσθ᾽ ἀλόχοισι διὸς νεφεληγερέταο·
ἀλλὰ μάλα πρόφρασσα μετ᾽ ἀθανάτοισι θεοῖσιν
εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφι·
Ὣς ἄρ᾽ ἔφη· λητὼ δὲ συναίνυτο καμπύλα τόξα·
πεπτεῶτ᾽ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης·

ἡ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·
ἡ δ' ἄρ ὄλυμπον ἵκανε διὸς ποτὶ χαλκοβατὲς δῶ·
δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη·
ἀμφὶ δ' ἄρ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ·
εἷλε πατὴρ κρονίδης· καὶ ἀνήρετο ἡδὺ γελάσσας·
Τίς σύ σε τοιάδ' ἔρεξε φίλον τέκος οὐρανιώνων·
μαψιδίως ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ·
τὸν δ' αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·
σή μ' ἄλοχος στυφέλιξε πάτερ λευκώλενος ἥρη·
ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται·
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
αὐτὰρ ἀπόλλων φοῖβος ἐδύσετο ἴλιον ἱρήν·
μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος·
μὴ δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ·
οἱ δ' ἄλλοι πρὸς ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες·
οἱ μὲν χωόμενοι· οἱ δὲ μέγα κυδιόωντες·
κὰδ δ' ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ ἀχιλλεὺς
τρῶας ὁμῶς αὐτούς τ' ὄλεκεν καὶ μώνυχας ἵππους·
ὡς δ' ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται
ἄστεος αἰθομένοιο θεῶν δέ ἑ μῆνις ἀνῆκε·
πᾶσι δ' ἔθηκε πόνον πολλοῖσι δὲ κήδε' ἐφῆκε·
ὡς ἀχιλλεὺς τρώεσσι πόνον καὶ κήδε' ἔθηκεν·
ἑστήκει δ' ὁ γέρων πρίαμος θείου ἐπὶ πύργου·
ἐς δ' ἐνόησ' ἀχιλῆα πελώριον· αὐτὰρ ὑπ' αὐτοῦ
τρῶες ἄφαρ κλονέοντο πεφυζότες· οὐδέ τις ἀλκὴ
γίνεθ'· ὁ δ' οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε·
ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·
πεπταμένας ἐν χερσὶ πύλας ἔχετ' εἰς ὅ κε λαοὶ
ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ ἀχιλλεὺς
ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγι' ἔσεσθαι·

αὐτὰρ ἐπεί κ' ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες·
αὖτις ἐπ' ἂψ θέμεναι σανίδας πυκινῶς ἀραρυίας·
δείδια γὰρ μὴ οὗλος ἀνὴρ ἐς τεῖχος ἅληται·
Ὣς ἔφαθ'· οἳ δ' ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·
αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ ἀπόλλων
ἀντίος ἐξέθορε· τρώων ἵνα λοιγὸν ἀλάλκοι·
οἳ δ' ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο·
δίψῃ καρφαλέοι κεκονιμένοι ἐκ πεδίοιο
φεῦγον· ὃ δὲ σφεδανὸν ἔφεπ' ἔγχει· λύσσα δέ οἱ κῆρ
αἰὲν ἔχε κρατερή· μενέαινε δὲ κῦδος ἀρέσθαι·
ἔνθα κεν ὑψίπυλον τροίην ἕλον υἷες ἀχαιῶν·
εἰ μὴ ἀπόλλων φοῖβος ἀγήνορα δῖον ἀνῆκε,
φῶτ' ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε·
ἐν μέν οἱ κραδίῃ θάρσος βάλε· πὰρ δέ οἱ αὐτὸς
ἔστη ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι,
φηγῷ κεκλιμένος· κεκάλυπτο δ' ἄρ ἠέρι πολλῇ·
αὐτὰρ ὅ γ' ὡς ἐνόησεν ἀχιλῆα πτολίπορθον·
ἔστη· πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
ὤ μοι ἐγών· εἰ μέν κεν ἀπὸ κρατεροῦ ἀχιλῆος
φεύγω τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέονται·
αἱρήσει με καὶ ὡς καὶ ἀνάλκιδα δειροτομήσει·
εἰ δ' ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω
πηλεΐδῃ ἀχιλῆϊ· ποσὶν δ' ἀπὸ τείχεος ἄλλῃ
φεύγω πρὸς πεδίον ἰλήϊον ὄφρ' ἂν ἵκωμαι
ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω,
ἑσπέριος δ' ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο,
ἱδρῶ ἀποψυχθεὶς ποτὶ ἴλιον ἀπονεοίμην·
ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός·
μή μ' ἀπαειρόμενον πόλιος πεδίονδε νοήσῃ·

καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν·
οὐκ ἔτ' ἔπειτ' ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·
λίην γὰρ κρατερὸς περὶ πάντων ἔστ' ἀνθρώπων·
εἰ δέ κεν οἱ προπάροιθε πόληος κατεναντίον ἔλθω·
καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ·
ἐν δὲ ἴα ψυχή· θνητὸν δέ ἕ φασ' ἄνθρωποι
ἔμμεναι· αὐτάρ οἱ κρονίδης ζεὺς κῦδος ὀπάζει·
Ὣς εἰπὼν ἀχιλῆα ἀλεὶς μένεν ἐν δέ οἱ ἦτορ
ἄλκιμον ὡρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι·
ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο
ἀνδρὸς θηρητῆρος ἐναντίη· οὐδέ τι θυμῷ
ταρβεῖ οὐδὲ φοβεῖται ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·
εἴπερ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν·
ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει
ἀλκῆς πρίν γ' ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι,
ὣς ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος ἀγήνωρ·
οὐκ ἔθελεν φεύγειν πρὶν πειρήσαιτ' ἀχιλῆος·
ἀλλ' ὅ γ' ἄρ' ἀσπίδα μὲν πρόσθ' ἔσχετο πάντοσ' ἐΐσην·
ἐγχείῃ δ' αὐτοῖο τιτύσκετο καὶ μέγ' ἀΰτει·
ἦ δή που μάλ' ἔολπας ἐνὶ φρεσὶ φαίδιμ' ἀχιλλεῦ
ἤματι τῷδε πόλιν πέρσειν τρώων ἀγερώχων
νηπύτι'. ἦ τ' ἔτι πολλὰ τετεύξεται ἄλγε' ἐπ' αὐτῇ·
ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμὲν·
οἵ κεν πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν,
ἴλιον εἰρυόμεσθα· σὺ δ' ἐνθάδε πότμον ἐφέψεις
ὧδ' ἔκπαγλος ἐὼν· καὶ θαρσαλέος πολεμιστὴς·
ἦ ῥα· καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε·
καί ῥ' ἔβαλε κνήμην ὑπὸ γούνατος, οὐδ' ἀφάμαρτεν·
ἀμφὶ δέ μιν κνημὶς νεοτεύκτου κασσιτέροιο
σμερδαλέον κονάβησε πάλιν δ' ἀπὸ χαλκὸς ὄρουσε

βλημένου· οὐδ' ἐπέρησε· θεοῦ δ' ἠρύκακε δῶρα.
Πηλείδης δ' ὡρμήσατ' Ἀγήνορος ἀντιθέοιο·
δεύτερος· οὐδ' ἔτ' ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι·
ἀλλά μιν ἐξήρπαξε, κάλυψε δ' ἄρ' ἠέρι πολλῇ·
ἡσύχιον δ' ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι·
αὐτὰρ ὁ Πηλείωνα δόλῳ ἀποέργαθε λαοῦ·
αὐτῷ γὰρ ῥ' ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς·
ἔστη πρόσθε ποδῶν· ὁ δ' ἐπέσσυτο ποσσὶ διώκειν·
ἕως ὁ τὸν πεδίοιο διώκετο πυροφόροιο,
στρέψας πὰρ ποταμὸν βαθυδινήεντα σκάμανδρον·
τυτθὸν ὑπεκπροθέοντα· δόλῳ γὰρ θέλγεν Ἀπόλλων,
ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσιν,
τόφρ' ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ·
ἀσπάσιοι προτὶ ἄστυ· πόλις δ' ἔμπλητο ἀλέντων·
οὐδ' ἄρα τοί γ' ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς
μεῖναι ἔτ' ἀλλήλους καὶ γνώμεναι, ὅς τε πεφεύγοι·
ὅς τ' ἔθαν' ἐν πολέμῳ· ἀλλ' ἀσπασίως ἐσέχυντο
ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι·

ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Χ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

τ Ρώων φυγόντων ἐγκλεισθέντων εἰς τὴν πόλιν, μόνος ἕκτωρ ὑπομείνας ἀχιλλέα· τὸ μὲν πρῶτον φεύγει· ἔπειτα δὲ ἀνθίσταται ἀθηνᾶς αὐτὸν πεισάσης καὶ ἀναιρεῖται· ἐξάψας δὲ αὐτὸν τοῦ ἅρματος ἀχιλλεὺς· διὰ τοῦ πεδίου ἐπὶ τὸν ναύσταθμον ἕλκει· οἱ δὲ κατὰ τὴν πόλιν ὀδύρονται ταῦτα ὁρῶντες ἐγκεκλεισμένοι·

ΙΛΙΑΔΟΣ. Χ. ΟΜΗΡΟΥ ΡΑΥΩΙΔΙΑΣ.

Χῖ δ' ἄρα φὶς περὶ τεῖχος ἄγων, κτάνεν ἕκτορ' ἀχιλλεύς·

ὦ

Σ οἱ μὲν κατὰ ἄστυ πεφυζότες
ἠΰτε νεβροὶ
ἱδρῶ ἀπεψύχοντο, πίοντ' ἀκέον
τό τε δίψαν·
κεκλιμένοι καλῇσιν ἐπάλξεσιν·
αὐτὰρ ἀχαιοὶ
τείχεος ἆσσον ἴσαν σάκε' ὤμοισι κλίναντες·
ἕκτορα δ' αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρ' ἐπέδησεν·
ἰλίου προπάροιθε πυλάων τε σκαιάων·
αὐτὰρ πηλεΐωνα προσηύδα φοῖβος ἀπόλλων·
Τίπτε με πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις·
αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον· οὐδέ νυ πώ με
ἔγνως ὡς θεός εἰμι· σὺ δ' ἀσπερχὲς μενεαίνεις·
ἦ νύ τοι οὔτι μέλει τρώων πόνος, οὓς ἐφόβησας,
οἳ δή τοι εἰς ἄστυ ἄλεν· σὺ δὲ δεῦρο λιάσθης.
οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι·
Τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
ἔβλαψάς μ' ἑκάεργε θεῶν ὀλοώτατε πάντων·
ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κ' ἔτι πολλοὶ
γαῖαν ὀδὰξ εἷλον πρὶν ἴλιον εἰσαφικέσθαι·
νῦν δ' ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο· τοὺς δ' ἐσάωσας
ῥηϊδίως ἐπεὶ οὔτι τίσιν γ' ἔδδεισας ὀπίσω·
ἦ σ' ἂν τισαίμην εἴ μοι δύναμίς γε παρείη·
Ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει·
σευάμενος ὥς θ' ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν·

ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·
ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ' ἐνώμα.
τὸν δ' ὁ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι·
παμφαίνονθ' ὥς τ' ἀστέρ' ἐπεσσύμενον πεδίοιο·
ὅς ῥά τ' ὀπώρης εἶσιν· ἀρίζηλοι δέ οἱ αὐγαὶ
φαίνονται· πολλοῖσι μετ' ἀστράσι νυκτὸς ἀμολγῷ·
ὅν τε κύν' Ὠρίωνος ἐπίκλησιν καλέουσι·
λαμπρότατος μὲν ὅ γ' ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,
καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·
ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος·
ᾤμωξεν δ' ὁ γέρων κεφαλὴν δ' ὅ γε κόψατο χερσὶν·
ὑψόσ' ἀνασχόμενος· μέγα δ' οἰμώξας ἐγεγώνει,
λισσόμενος φίλον υἱόν, ὁ δὲ προπάροιθε πυλάων
ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·
τὸν δ' ὁ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·
Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον
οἶος ἄνευθ' ἄλλων· ἵνα μὴ τάχα πότμον ἐπίσπῃς·
Πηλεΐωνι δαμεὶς ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν
σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο·
ὅσσον ἐμοί, τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδονται·
κείμενον ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·
ὅς μ' υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε
κτείνων· καὶ περνὰς νήσων ἔπι τηλεδαπάων·
καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον,
οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων·
τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν·
ἀλλ' εἰ μὲν ζώουσι μετὰ στρατῷ ἦ τ' ἂν ἔπειτα,
χαλκοῦ τε χρυσοῦ τ' ἀπολυσόμεθ'· ἔστι γὰρ ἔνδον·
πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης·
εἰ δ' ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν,

ἄλγος ἐμῷ θυμῷ τε καὶ μητέρι τοὶ τεκόμεσθα·
λαοῖσιν δ' ἄλλοισι μινυνθαδιώτερον ἄλγος
ἔσσεται· ἢν μὴ καὶ σὺ θάνῃς ἀχιλῆϊ δαμασθείς·
ἀλλ' εἰσέρχεο τεῖχος ἐμὸν τέκος· ὄφρα σαώσῃς
τρῶας καὶ τρῳὰς μὴ δὲ μέγα κῦδος ὀρέξῃς
πηλείδῃ· αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς·
πρὸς δὲ με τὸν δύστηνον ἔτι φρονέοντ' ἐλέαιρε
δύσμορον· ὅν ῥα πατὴρ κρονίδης ἐπὶ γήραος οὐδῷ·
αἴσῃ ἐν ἀργαλέῃ φθίσει, κακὰ πόλλ' ἐπιδόντα·
υἷάς τ' ὀλλυμένους ἑλκυσθείσας τε θύγατρας·
καὶ θαλάμους κεραϊζομένους· καὶ νήπια τέκνα
βαλλόμενα ποτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι·
ἑλκομένας τε νυοὺς· ὀλοῇς ὑπὸ χερσὶν ἀχαιῶν·
αὐτὸν δ' ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν
ὠμησταὶ ἐρύουσιν ἐπεί κέ τις ὀξέϊ χαλκῷ
τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,
οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας πυλαωροὺς·
οἵ κ' ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ
κείσοντ' ἐν προθύροισι· νέῳ δέ τε πάντ' ἐπέοικεν
ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ
κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅ,τι φανείη·
ἀλλ' ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον·
αἰδῶ τ' αἰσχύνωσι κύνες κταμένοιο γέροντος,
τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν·
ἦ ῥ' ὁ γέρων πολιὰς δ' ἄρ ἀνὰ τρίχας ἕλκετο χερσὶ
τίλλων ἐκ κεφαλῆς οὐδ' ἕκτορι θυμὸν ἔπειθε·
μήτηρ δ' αὖθ' ἑτέρωθεν ὀδύρετο δακρυχέουσα
κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε·
καί μιν δακρυχέουσ' ἔπεα πτερόεντα προσηύδα·
ἕκτορ τέκνον ἐμὸν τάδε τ' αἴδεο καί μ' ἐλέησον

αὐτήν· εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον·
τῶν μνῆσαι φίλον τέκνον· ἄμυνε δὲ δήϊον ἄνδρα·
τείχεος ἐντὸς ἐών· μὴ δὲ πρόμος ἵστασο τούτῳ
σχέτλιος· εἴπερ γάρ σε κατακτάνῃ, οὔ σ' ἔτ' ἔγωγε
κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος· ὃν τέκον αὐτή·
οὐδ' ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν
ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται·
ὣς τώγε κλαίοντε προσαυδήτην φίλον υἱόν,
πολλὰ λισσομένω· οὐδ' ἕκτορι θυμὸν ἔπειθον·
ἀλλ' ὅ γε μίμν' ἀχιλῆα πελώριον ἆσσον ἰόντα·
ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι
βεβρωκὼς κακὰ φάρμακ' ἔδυ δέ τέ μιν χόλος αἰνός·
σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ·
ὣς ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει·
πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδ' ἐρείσας·
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν,
ὤμοι ἐγὼν εἰ μέν κε πύλας καὶ τείχεα δύω
πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει·
ὅς μ' ἐκέλευε τρωσὶ ποτὶ πόλιν ἡγήσασθαι,
νύχθ' ὕπο τήνδ' ὀλοήν, ὅτε τ' ὤρετο δῖος ἀχιλλεύς·
ἀλλ' ἐγὼ οὐ πιθόμην· ἦ τ' ἂν πολυκέρδιον ἦεν·
νῦν δ' ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν·
αἰδέομαι τρῶας καὶ τρῳάδας ἑλκεσιπέπλους·
μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο,
ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν·
ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότ' ἂν πολυκέρδιον εἴη·
ἄντην ἢ ἀχιλῆα κατακτείναντα νέεσθαι·
ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος·
εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν·
καὶ κόρυθα βριαρὴν δόρυ δὲ πρὸς τεῖχος ἐρείσας

αὐτὸς

αὐτὸς ἰὼν ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω·
καί οἱ ὑπόσχωμαι ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ,
πάντα μάλ' ὅσα τ' ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
ἠγάγετο τροίηνδ', ἥ τ' ἔπλετο νείκεος ἀρχὴ
δωσέμεν ἀτρείδῃσιν ἄγειν, ἅμα τ' ἀμφὶς ἀχαιοῖς
ἄλλ' ἀποδάσασθαι, ὅσα τε πτόλις ἥδε κέκευθε·
τρωσὶν δ' αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι
μήτι κατακρύψειν ἀλλ' ἄνδιχα πάντα δάσασθαι·
κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·
ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμὸς,
μή μιν ἐγὼ μὲν ἵκωμαι ἰὼν ὁ δέ μ' οὐκ ἐλεήσει,
οὐδέ τι μ' αἰδήσεται· κτενέει δέ με γυμνὸν ἐόντα,
αὔτως ὥς τε γυναῖκα, ἐπεί κ' ἀπὸ τεύχεα δύω·
οὐ μέν πως νῦν ἐστιν ἀπὸ δρυὸς οὐδ' ἀπὸ πέτρης
τῷ ὀαριζέμεναι ἅ τε παρθένος ἠΐθεός τε·
παρθένος ἠΐθεός τ' ὀαρίζετον ἀλλήλοιιν·
βέλτερον αὖτ' ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα
εἴδομεν, ὁπποτέρῳ κεν ὀλύμπιος εὖχος ὀρέξῃ·
ὣς ὥρμαινε μένων· ὁ δέ οἱ σχεδὸν ἦλθεν ἀχιλλεὺς,
ἶσος ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ·
σείων πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον,
δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ,
ἢ πυρὸς αἰθομένοιο ἢ ἠελίου ἀνιόντος·
ἕκτορα δ' ὡς ἐνόησεν ἕλε τρόμος· οὐδ' ἄρ' ἔτ' ἔτλη
αὖθι μένειν· ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς·
πηλείδης δ' ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς,
ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν·
ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν·
ἡ δέ θ' ὕπαιθα φοβεῖται· ὁ δ' ἐγγύθεν ὀξὺ λεληκὼς·
ταρφέ' ἐπαΐσσει· ἑλέειν τέ ἑ θυμὸς ἀνώγει·

ὣς ἄρ ὅγ' ἐμμεμαὼς ἰθὺς πέτετο· τρέσε δ' Ἕκτωρ·
τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γοῦνα τ' ἐνώμα.
οἱ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα,
τείχεος αἰὲν ὑπὲρ κατ' ἀμαξιτὸν ἐσσεύοντο·
κρουνὼ δ' ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ
δοιαὶ ἀναΐσσουσι σκαμάνδρου δινήεντος·
ἡ μὲν γάρθ' ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς
γίνεται ἐξ αὐτῆς ὡσεὶ πυρὸς αἰθομένοιο·
ἡ δ' ἑτέρη θέρεϊ προρέει εἰκυῖα χαλάζῃ.
ἢ χιόνι ψυχρῇ· ἢ ἐξ ὕδατος κρυστάλλῳ·
ἔνθα δ' ἐπ' αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι
καλοὶ λαΐνεοι ὅθι εἵματα σιγαλόεντα
πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες,
τοπρὶν ἐπ' εἰρήνης πρὶν ἐλθεῖν υἷας ἀχαιῶν·
τῇ ῥα παραδραμέτην φεύγων ὁ δ' ὄπισθε διώκων·
πρόσθε μὲν ἐσθλὸς ἔφευγε δίωκε δέ μιν μέγ' ἀμείνων
καρπαλίμως ἐπεὶ οὐχ' ἱερήιον οὐδὲ βοείην
ἀρνύσθην ἅ τε ποσσὶν ἀέθλια γίνεται ἀνδρῶν·
ἀλλὰ περὶ ψυχῆς θέον ἕκτορος ἱπποδάμοιο·
ὡς δ' ὅτ' ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι,
ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον
ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνειῶτος,
ὣς τὼ τρὶς πριάμοιο πόλιν περιδινηθήτην·
καρπαλίμοισι πόδεσσι· θεοὶ δέ τε πάντες ὁρῶντο·
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
ὢ πόποι· ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος
ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δ' ὀλοφύρεται ἦτορ,
ἕκτορος ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρί' ἔκηεν,
ἴδης ἐν κορυφῇσι πολυπτύχου· ἄλλοτε δ' αὖτε·
ἐν πόλει ἀκροτάτῃ, νῦν αὖτέ ἑ δῖος ἀχιλλεὺς,

ἄστυ περὶ πριάμοιο ποσὶν ταχέεσι διώκει·
ἀλλ' ἄγε τε φράζεσθε θεοὶ καὶ μητιάασθε,
ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη
πηλείδῃ ἀχιλῆϊ δαμάσομεν ἐσθλὸν ἐόντα.
Τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις ἀθήνη·
ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·
ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ,
ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
ἔρδ'· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι·
Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα ζεύς·
θάρσει τριτογένεια φίλον τέκος· οὔ νύ τοι θυμῷ
πρόφρονι μυθέομαι· ἐθέλω δέ τοι ἤπιος εἶναι·
ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δ' ἔτ' ἐρώει·
Ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν ἀθήνην·
βῆ δὲ κατ' οὐλύμποιο καρήνων ἀΐξασα·
ἕκτορα δ' ἀσπερχὲς κλονέων ἔφεπ' ὠκὺς ἀχιλλεύς·
ὡς δ' ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται
ὄρσας ἐξ εὐνῆς διά τ' ἄγκεα καὶ διὰ βήσσας,
τὸν δ' εἴπερ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ
ἀλλά τ' ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ,
ὣς ἕκτωρ οὐ λῆθε ποδώκεα πηλείωνα.
ὁσάκι δ' ὁρμήσειε πυλάων δαρδανιάων
ἀντίον ἀΐξασθαι ἐϋδμήτους ἐπὶ πύργους·
εἴ πως οἱ καθύπερθεν ἀλάλκοιεν βελέεσι,
τοσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραστὰς
πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετ' αἰεί,
ὡς δ' ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·
οὔτ' ἄρ ὁ τὸν δύναται ὑποφεύγειν, οὔθ' ὁ διώκειν·
ὣς ὁ τὸν οὐ δύνατο μάρψαι ποσὶν, οὐδ' ὃς ἀλύξαι·
πῶς δέ κεν ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο

εἰ μή οἱ πύματόν τε, καὶ ὕστατον ἤντετ' ἀπόλλων
ἐγγύθεν ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα·
λαοῖσιν δ' ἀνένευε καρήατι δῖος ἀχιλλεύς·
οὐδ' εἴα ἱέμεναι ἐπὶ ἕκτορι πικρὰ βέλεμνα
μή τις κῦδος ἄροιτο βαλὼν, ὁ δὲ δεύτερος ἔλθοι·
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίτανε τάλαντα.
ἐν δ' ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο·
τὴν μὲν ἀχιλλῆος, τὴν δ' ἕκτορος ἱπποδάμοιο·
ἕλκε δὲ μέσα λαβών· ῥέπε δ' ἕκτορος αἴσιμον ἦμαρ·
ᾤχετο δ' εἰς ἀΐδαο· λίπεν δέ ἑ φοῖβος ἀπόλλων·
πηλεΐωνα δ' ἵκανε θεὰ γλαυκῶπις ἀθήνη.
ἀγχοῦ δ' ἱσταμένη, ἔπεα πτερόεντα προσηύδα·
Νῦν δὴ νῶϊ ἔολπα διῒ φίλε φαίδιμ' ἀχιλλεῦ,
οἴσεσθαι μέγα κῦδος ἀχαιοῖσι προτὶ νῆας
ἕκτορα δῃώσαντε μάχης ἆτόν περ ἐόντα,
οὐ οἱ νῦν ἔτι γ' ἐστὶ πεφυγμένον ἄμμε γενέσθαι,
οὐδ' εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος ἀπόλλων,
προπροκυλινδόμενος πατρὸς διὸς αἰγιόχοιο·
ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε· τόνδε δ' ἐγώ τοι
οἰχομένη πεπιθήσω, ἐναντίβιον μαχέσασθαι·
Ὣς φάτ' ἀθηναίη· ὁ δ' ἐπείθετο, χαῖρε δὲ θυμῷ·
στῆ δ' ἄρ' ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς·
ἡ δ' ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δ' ἕκτορα δῖον,
δηϊφόβῳ εἰκυῖα δέμας καὶ ἀτειρέα φωνήν.
ἀγχοῦ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
ἠθεῖ' ἦ μάλα δή σε βιάζεται ὠκὺς ἀχιλλεὺς,
ἄστυ πέρι πριάμοιο ποσὶν ταχέεσσι διώκων·
ἀλλ' ἄγε δὴ στέωμεν, καὶ ἀλεξώμεσθα μένοντες·
Τὴν δ' αὖτε προσέειπε μέγας κορυθαίολος ἕκτωρ·

Δηΐφοβ', ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα
γνωτῶν, οὓς ἑκάβη ἠδὲ πρίαμος τέκε παῖδας·
νῦν δ' ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι
ὃς ἔτλης ἐμεῦ εἵνεκ' ἐπεὶ ἴδες ὀφθαλμοῖσι
τείχεος ἐξελθεῖν· ἄλλοι δ' ἔντοσθε μένουσι.
Τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις ἀθήνη
ἠθεῖ' ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ·
λίσσονθ' ἑξείης γουνούμενοι, ἀμφὶ δ' ἑταῖροι
αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες
ἀλλ' ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ
νῦν δ' ἰθὺς μεμαῶτε μαχώμεθα· μηδέ τι δούρων
ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν ἀχιλλεὺς
νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται
νῆας ἐπὶ γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμείη.
Ὣς φαμένη, καὶ κερδοσύνῃ ἡγήσατ' ἀθήνη.
οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες
τὸν πρότερος προσέειπε μέγας κορυθαίολος ἕκτωρ.
οὔ σ' ἔτι πηλέος υἱὲ φοβήσομαι ὡς τὸ πάρος περ.
τρὶς περὶ ἄστυ μέγα πριάμου δίον, οὐδέ ποτ' ἔτλην
μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε
στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην
ἀλλ' ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι
μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων
οὐ γὰρ ἐγώ σ' ἔκπαγλον ἀεικιῶ· αἴ κεν ἐμοὶ ζεὺς
δώῃ καμμονίην· σὴν δὲ ψυχὴν ἀφέλωμαι
ἀλλ' ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχε' ἀχιλλεῦ,
νεκρὸν ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
ἕκτορ· μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε
ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,

οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,
ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν·
ὣς οὐκ ἔστ' ἐμὲ καὶ σὲ φιλήμεναι, οὔτε τι νῶιν
ὅρκια ἔσονται, πρίν γ' ἢ ἕτερόν γε πεσόντα
αἵματος ἆσαι ἄρηα ταλαύρινον πολεμιστὴν,
παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ
αἰχμητήν τ' ἔμμεναι καὶ θαρσαλέον πολεμιστήν·
οὐ τοι ἔτ' ἔσθ' ὑπάλυξις· ἄφαρ δέ σε παλλὰς ἀθήνη
ἔγχει ἐμῷ δαμάᾳ· νῦν δ' ἀθρόα πάντ' ἀποτίσεις
κήδε' ἐμῶν ἑτάρων· οὓς ἔκτανες ἔγχει θύων·
ἦ ῥα· καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·
καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος ἕκτωρ·
ἕζετο γὰρ προϊδών· τὸ δ' ὑπέρπτατο χάλκεον ἔγχος·
ἐν γαίῃ δ' ἐπάγη· ἀνὰ δ' ἥρπασε παλλὰς ἀθήνη·
ἂψ δ' ἀχιλῆϊ δίδου· λάθε δ' ἕκτορα ποιμένα λαῶν·
ἕκτωρ δὲ προσέειπεν ἀμύμονα πηλείωνα·
ἤμβροτες· οὐδ' ἄρα πώ τι θεοῖς ἐπιείκελ' ἀχιλλεῦ
ἐκ διὸς ἠείδης τὸν ἐμὸν μόρον· ἤτοι ἔφης γε·
ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων·
ὄφρα σ' ὑποδδείσας μένεος ἀλκῆς τε λαθοίμην·
οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις·
ἀλλ' ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον·
εἴ τοι ἔδωκε θεός· νῦν αὖτ' ἐμὸν ἔγχος ἄλευαι
χάλκεον, ὡς δή μιν σῷ ἐν χροΐ πᾶν κομίσαιο·
καί κεν ἐλαφρότερος πόλεμος τρώεσσι γένοιτο
σεῖο καταφθιμένοιο, σὺ γάρ σφισι πῆμα μέγιστον·
ἦ ῥα· καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·
καὶ βάλε πηλεΐδαο μέσον σάκος, οὐδ' ἀφάμαρτε·
τῆλε δ' ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δ' ἕκτωρ·
ὅττι ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός·

στῆ δὲ κατηφήσας· οὐδ' ἄλλ' ἔχε μείλινον ἔγχος·
δηίφοβον δὲ κάλει λευκάσπιδα μακρὸν ἀΰσας·
ἤτεέ μιν δόρυ μακρὸν· ὁ δ' οὔτι οἱ ἐγγύθεν ἦεν·
ἕκτωρ δ' ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν·
δηίφοβον γὰρ ἔγωγ' ἐφάμην ἥρωα παρεῖναι·
ἀλλ' ὁ μὲν ἐν τείχει· ἐμὲ δ' ἐξαπάτησεν ἀθήνη·
νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακὸς, οὐδ' ἔτ' ἄνευθεν·
οὐδ' ἀλέη· ἦ γάρ ῥα πάλαι τόγε φίλτερον ἦεν
ζηνί τε καὶ διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε
πρόφρονες εἰρύαται· νῦν αὖτέ με μοῖρα κιχάνει·
μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,
ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.
Ὣς ἄρα φωνήσας, εἰρύσσατο φάσγανον ὀξὺ·
τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε·
οἴμησεν δὲ ἀλεὶς ὥς τ' αἰετὸς ὑψιπετήεις·
ὅς τ' εἶσιν πεδίονδε διὰ νεφέων ἐρεβεννῶν,
ἁρπάξων ἢ ἄρν' ἀμαλὴν, ἢ πτῶκα λαγωὸν,
ὣς ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ·
ὁρμήθη δ' ἀχιλλεύς· μένεος δ' ἐμπλήσατο θυμὸν
ἀγρίου· πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
καλὸν δαιδάλεον· κόρυθι δ' ἐπένευε φαεινῇ
τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι
χρύσεαι· ἃς ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς·
οἷος δ' ἀστὴρ εἶσι μετ' ἄστρασι νυκτὸς ἀμολγῷ
ἕσπερος· ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ·
ὣς αἰχμῆς ἀπέλαμπ' εὐήκεος· ἣν ἄρ' ἀχιλλεὺς
πάλλεν δεξιτερῇ φρονέων κακὸν ἕκτορι δίῳ,
εἰσορόων χρόα καλὸν ὅπῃ εἴξειε μάλιστα·
τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχη

καλὰ τὰ πατρόκλοιο βίην ἐνάριξε κατακτάς·
φαίνετο δ᾽ ᾗ κληῗδες ἀπ᾽ ὤμων αὐχέν᾽ ἔχουσι
λαυκανίης, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος,
τῇ ῥ᾽ ἐπὶ οἷ μεμαῶτ᾽ ἔλασ᾽ ἔγχεϊ δῖος ἀχιλλεύς·
ἀντικρὺ δ᾽ ἁπαλοῖο δι᾽ αὐχένος ἤλυθ᾽ ἀκωκή·
οὐδ᾽ ἄρ᾽ ἀπ᾽ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια
ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν·
ἤριπε δ᾽ ἐν κονίῃς· ὁ δ᾽ ἐπεύξατο δῖος ἀχιλλεύς·
ἕκτορ· ἀτάρ που ἔφησθα πατροκλῆ᾽ ἐξεναρίζων
σῶς ἔσεσθ᾽, ἐμὲ δ᾽ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα,
νήπιε· τοῖο δ᾽ ἄνευθεν ἀοσσητὴρ μέγ᾽ ἀμείνων
νηυσὶν ἔπι γλαφυρῇσιν, ἐγὼ μετόπισθε λελείμμην,
ὅς τοι γούνατ᾽ ἔλυσα· σὲ μὲν κύνες ἠδ᾽ οἰωνοὶ
ἑλκήσουσ᾽ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν ἀχαιοί.
Τὸν δ᾽ ὀλιγοδρανέων προσέφη κορυθαίολος ἕκτωρ·
λίσσομ᾽ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων·
μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι ἀχαιῶν·
ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο
δῶρα, τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ·
σῶμα δὲ οἴκαδ᾽ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
τρῶες καὶ τρώων ἄλοχοι λελάχωσι θανόντα·
Τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
μή με κύον γούνων γουνάζεο, μηδὲ τοκήων·
αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνείη
ὤμ᾽ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα μ᾽ ἔοργας·
ὡς οὐκ ἔσθ᾽ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι
οὐδ᾽ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτ᾽ ἄποινα
στήσωσ᾽ ἐνθάδ᾽ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα·
οὐδ᾽ εἴ κεν σ᾽ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι
δαρδανίδης πρίαμος, οὐδ᾽ ὧς σέ γε πότνια μήτηρ,

ἐνθεμένη λεχέεσσι γοήσεται, ὃν τέκεν αὐτή.
ἀλλὰ κύνες τε, καὶ οἰωνοὶ καταπάντα δάσονται·
Τὸν δὲ καταθνήσκων προσέφη κορυθαίολος ἕκτωρ·
ἦ σ' εὖ γινώσκων προτιόσσομαι, οὐδ' ἄρ' ἔμελλον
πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἔνδοθι θυμός·
φράζεο νῦν μή τοι θεῶν μήνιμα γένωμαι
ἤματι τῷ, ὅτε κέν σε πάρις καὶ φοῖβος ἀπόλλων,
ἐσθλὸν ἐόντ' ὀλέσωσιν, ἐνὶ σκαιῇσι πύλῃσιν·
Ὣς ἄρα μιν εἰπόντα, τέλος θανάτοιο κάλυψε·
ψυχὴ δ' ἐκ ῥεθέων πταμένη, ἄϊδος δὲ βεβήκει
ὃν πότμον γοόωσα, λιποῦσ' ἀνδροτῆτα, καὶ ἥβην·
τὸν καὶ τεθνηῶτα προσηύδα δῖος ἀχιλλεύς·
Τέθναθι· κῆρα δ' ἐγὼ τότε δέξομαι, ὁππότε κεν δὴ
ζεὺς ἐθέλῃ τελέσαι, ἠδ' ἀθάνατοι θεοὶ ἄλλοι·
ἦ ῥα καὶ ἐκ νεκροῖο ἐρύσατο χάλκεον ἔγχος·
καὶ τό γ' ἄνευθεν ἔθηχ', ὁ δ' ἀπ' ὤμων τεύχε' ἐσύλα
αἱματόεντ'· ἄλλοι δὲ περίδραμον υἷες ἀχαιῶν,
οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν
ἕκτορος· οὐδ' ἄρα οἵ τις ἀνουτητί γε παρέστη
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον
ὢ πόποι· ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι
ἕκτωρ, ἢ ὅτε νῆας ἐνέπρησε πυρὶ κηλέῳ·
ὣς ἄρα τις εἴπεσκε, καὶ οὐτήσασκε παραστάς·
τὸν δ' ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος ἀχιλλεύς,
στὰς ἐν ἀχαιοῖσιν ἔπεα πτερόεντ' ἀγόρευεν·
Ὦ φίλοι ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
ἐπειδὴ τόνδ' ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν·
ὃς κακὰ πόλλ' ἔρδεσκεν, ὅσ' οὐ σύμπαντες οἱ ἄλλοι·
εἰ δ' ἄγετ' ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν·
ὄφρα κέ τι γνῶμεν τρώων νόον ὅντιν' ἔχουσιν·

ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,
ἦε μένειν μεμάασι καὶ ἕκτορος οὐκ ἔτ᾽ ἐόντος·
ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός·
κεῖται παρὰ νήεσσι νέκυς ἄκλαυστος ἄθαπτος
πάτροκλος· τοῦ δ᾽ οὐκ ἐπιλήσομαι ὄφρ᾽ ἂν ἔγωγε
ζωοῖσιν μετέω· καί μοι φίλα γούνατ᾽ ὀρώρῃ.
εἰ δὲ θανόντων περ καταλήθοντ᾽ εἰν ἀΐδαο,
αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ᾽ ἑταίρου.
νῦν δ᾽ ἄγ᾽ ἀείδοντες παιήονα κοῦροι ἀχαιῶν·
νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα· τόνδε δ᾽ ἄγωμεν·
ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν ἕκτορα δῖον·
ᾧ τρῶες κατὰ ἄστυ θεῷ ὡς εὐχετόωντο
ἦ ῥα· καὶ ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα,
ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε·
ἐς σφυρὸν ἐκ πτέρνης· βοέους δ᾽ ἐξῆπτεν ἱμάντας·
ἐκ δίφροιο δ᾽ ἔδησε· κάρη δ᾽ ἕλκεσθαι ἔασεν.
ἐς δίφρον δ᾽ ἀναβὰς ἀνά τε κλυτὰ τεύχε᾽ ἀείρας,
μάστιξεν δ᾽ ἐλάαν· τὼ δ᾽ οὐκ ἄκοντε πετέσθην·
τοῦ δ᾽ ἦν ἑλκομένοιο κονίσαλος· ἀμφὶ δὲ χαῖται
κυάνεαι πίτναντο· κάρη δ᾽ ἅπαν ἐν κονίῃσι
κεῖτο πάρος χαρίεν· τότε δὲ ζεὺς δυσμενέεσσι
δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ·
ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἡ δέ νυ μήτηρ
τίλλε κόμην· ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
τηλόσε· κώκυσεν δὲ μάλα μέγα παῖδ᾽ ἐσιδοῦσα·
ᾤμωξεν δ᾽ ἐλεεινὰ πατὴρ φίλος· ἀμφὶ δὲ λαοὶ
κωκυτῷ τ᾽ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ·
τῷ δὲ μάλιστ᾽ ἄρ᾽ ἔην ἐναλίγκιον ὡσεὶ ἅπασα
ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ᾽ ἄκρης·
λαοὶ μὲν ῥα γέροντα μόλις ἔχον ἀσχαλόωντα·

ἐξελθεῖν μεμαῶτα πυλάων δαρδανιάων·
πάντας δ' ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον·
ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον·
σχέσθε φίλοι καί μ' οἶον ἐάσατε κηδόμενοί περ,
ἐξελθόντα πόληος ἱκέσθ' ἐπὶ νῆας ἀχαιῶν,
λίσσομ' ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν·
ἤν πως ἡλικίην αἰδέσεται, ἠδ' ἐλεήσῃ
γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται
πηλεύς· ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι
τρωσί· μάλιστα δ' ἐμοὶ περὶ πάντων ἄλγε' ἔθηκε·
τόσσους γάρ μοι παῖδας ἀπέκτεινε τηλεθάοντας·
τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ,
ὡς ἑνός· οὗ μ' ἄχος ὀξὺ κατοίσεται ἄϊδος εἴσω
ἕκτορος· ὡς ὄφελε θανέειν ἐν χερσὶν ἐμῇσι·
τῷ κεκορεσσάμεθα κλαίοντέ τε μυρομένω τε,
μήτηρ θ' ἥ μιν ἔτικτε δυσάμμορος ἠδ' ἐγὼ αὐτός·
Ὣς ἔφατο κλαίων· ἐπὶ δὲ στενάχοντο πολῖται·
τρῳῇσιν δ' ἑκάβη ἀδινοῦ ἐξῆρχε γόοιο·
Τέκνον· ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα,
σεῦ ἀποτεθνειῶτος· ὅ μοι νύκτας τε καὶ ἦμαρ
εὐχωλὴ κατὰ ἄστυ πελέσκεο· πᾶσί τ' ὄνειαρ
τρωσί τε καὶ τρῳῇσιν κατὰ πτόλιν· οἵ σε θεὸν ὣς
δειδέχατ'· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἔησθα
ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει·
Ὣς ἔφατο κλαίουσ'· ἄλοχος δ' οὔπω τι πέπυστο
ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν
ἤγγειλ' ὅττι ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων·
ἀλλ' ἥ γ' ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο·
δίπλακα μαρμαρέην, ἐν δὲ θρόνα ποικίλ' ἔπασσε·
κέκλετο δ' ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα,

ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο
ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκνοστήσαντι
νηπίη· οὐδ' ἐνόησεν, ὅ μιν μάλα τῆλε λοετρῶν
χερσὶν ἀχιλλῆος δάμασεν γλαυκῶπις ἀθήνη·
κωκυτοῦ δ' ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου·
τῆς δ' ἐλελίχθη γυῖα· χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·
ἡ δ' αὖτις δμωῇσιν ἐϋπλοκάμοισι μετηύδα·
Δεῦτε δύω μοι ἕπεσθον· ἴδωμ' ὅτιν' ἔργα τέτυκται·
αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον· ἐν δέ μοι αὐτῇ
στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα· νέρθε δὲ γοῦνα
πήγνυται· ἐγγὺς δή τι κακὸν πριάμοιο τέκεσσιν·
αἲ γὰρ ἀπ' οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλ' αἰνῶς
δείδω, μὴ δή μοι θρασὺν ἕκτορα δῖος ἀχιλλεὺς,
μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται
καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς,
ἥ μιν ἔχεσκ'· ἐπεὶ οὔποτ' ἐνὶ πληθυῖ μένεν ἀνδρῶν
ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.
Ὣς φαμένη, μεγάροιο διέσσυτο μαινάδι ἴση
παλλομένη κραδίην· ἅμα δ' ἀμφίπολοι κίον αὐτῇ.
αὐτὰρ ἐπεὶ πύργον τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον,
ἔστη παπτήνασ' ἐπὶ τείχεϊ· τὸν δ' ἐνόησεν
ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι
ἕλκον ἀκηδέστως, κοίλας ἐπὶ νῆας ἀχαιῶν·
τὴν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν·
ἤριπε δ' ἐξοπίσω· ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε·
τῆλε δ' ἀπὸ κρατὸς, χέε δέσματα σιγαλόεντα,
ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην·
κρήδεμνόν θ' ὅ ῥά οἱ δῶκε χρυσῆ ἀφροδίτη
ἤματι τῷ, ὅτε μιν κορυθαίολος ἠγάγεθ' ἕκτωρ
ἐκ δόμου ἠετίωνος· ἐπεὶ πόρε μυρία ἕδνα

ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν·
αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι·
ἡ δ' ἐπεὶ οὖν ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
ἀμβλήδην γοόωσα μετὰ Τρωῇσιν ἔειπεν·
Ἕκτορ· ἐγὼ δύστηνος· ἰῇ ἄρα γινόμεθ' αἴσῃ
ἀμφότεροι· σὺ μὲν ἐν Τροίῃ πριάμου κατὰ δῶμα·
αὐτὰρ ἐγὼ θήβῃσιν, ὑπὸ πλάκῳ ὑληέσσῃ,
ἐν δόμῳ ἠετίωνος· ὅ μ' ἔτρεφε τυτθὸν ἐοῦσαν
δύσμορος αἰνόμορον, ὡς μὴ ὤφελλε τεκέσθαι.
νῦν δὲ σὺ μὲν ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης
ἔρχεαι· αὐτὰρ ἐμὲ στυγερῷ ἐν πένθεϊ λείπεις
χήρην ἐν μεγάροισιν. πάϊς δ' ἔτι νήπιος αὔτως·
ὃν τέκομεν σύ τ' ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ
ἔσσεαι ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος
ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν ἀχαιῶν,
αἰεί τοι τούτῳ γε πόνος καὶ κήδε' ὀπίσσω
ἔσσοντ'· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας·
ἦμαρ δ' ὀρφανικὸν, παναφήλικα παῖδα τίθησι·
πάντα δ' ὑπεμνήμυκε· δεδάκρυνται δὲ παρειαί·
δευόμενος δέ τ' ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους·
ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·
τῶν δ' ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε·
χείλεα μέν τ' ἐδίην, ὑπερώην δ' οὐκ ἐδίηνε·
τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε
χερσὶ πεπληγὼς, καὶ ὀνειδείοισιν ἐνίσσων·
ἔρρ' οὕτως οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν·
δακρυόεις δέ τ' ἄνεισι πάϊς ἐς μητέρα χήρην
ἀστυάναξ· ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς
μυελὸν οἶον ἔδεσκε· καὶ οἰῶν πίονα δημόν·
αὐτὰρ ὅθ' ὕπνος ἕλοι παύσαιτό τε νηπιαχεύων

εὕδεσκ᾽ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης,
εὐνῇ ἐνὶ μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ.
νῦν δ᾽ ἂν πολλὰ πάθησι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν
ἀστυάναξ· ὃν τρῶες ἐπίκλησιν καλέουσιν·
οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά·
νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων
αἰόλαι εὐλαὶ ἔδονται· ἐπεί κε κύνες κορέσωνται
γυμνόν· ἀτάρ τοι εἵματ᾽ ἐνὶ μεγάροισι κέονται,
λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν·
ἀλλ᾽ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ
οὐδὲν σοί γ᾽ ὄφελος· ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς·
ἀλλὰ πρὸς τρώων καὶ τρωϊάδων κλέος εἶναι·
Ὣς ἔφατο κλαίουσ᾽ ἐπὶ δὲ στενάχοντο γυναῖκες·

ΥΠΟΘΕΣΙΣ ΤΗΣ· Ψ· ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ

α Χιλλεὺς τῶν νενομισμένων ἐπὶ τοῖς νεκροῖς μεταδίδωσι πατρόκλῳ· τυραννήσας καὶ σφάξας ἐπ᾽ αὐτῷ δυοκαίδεκα τρωϊκοὺς νεανίσκους· καὶ κύνας καὶ ἵππους καὶ ἄλλα ἱερεῖα· ἔπειτα καὶ ἀγῶνα ἐπιτάφιον ποιεῖ· ἐν ᾧ νικᾷ, ἵπποις μὲν διομήδης· δρόμῳ δὲ ὀδυσσεύς, ἄλλοι δὲ ἄλλως· καὶ οὕτως ὁ ἀγὼν διαλύεται·

ΙΛΙΑΔΟΣ. Ψ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ

Ψεῖ δαναοῖς ἀγῶνα διδοὺς ἐτέλεσεν ἀχιλλεύς.

Σ οἱ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ ἀχαιοὶ
ἐπειδὴ νῆάς τε καὶ ἑλλήσποντον ἵκοντο·
οἱ μὲν ἄρ' ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος·
μυρμιδόνας δ' οὐκ εἴα ἀποσκίδνασθαι ἀχιλλεύς·
ἀλλ' ὅγε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα·
Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι·
μὴ δή πω ὑπ' ὄχεσφι λυώμεθα μώνυχας ἵππους·
ἀλλ' αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες,
πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων·
αὐτὰρ ἐπεί κ' ὀλοοῖο τεταρπώμεσθα γόοιο,
ἵππους λυσάμενοι, δορπήσομεν ἐνθάδε πάντες·
Ω ς ἔφαθ' οἱ δ' ᾤμωξαν ἀολλέες· ἦρχε δ' ἀχιλλεύς·
οἱ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους
μυρόμενοι· μετὰ δέ σφι θέτις γόου ἵμερον ὦρσε·
δεύοντο ψάμαθοι· δεύοντο δὲ τεύχεα φωτῶν
δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο·
τοῖσι δὲ πηλείδης ἁδινοῦ ἐξῆρχε γόοιο,
χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσιν ἑταίρου·
Χ αῖρέ μοι ὦ πάτροκλε· καὶ εἰν ἀΐδαο δόμοισι·
πάντα γὰρ ἤδη σοι τελέω τὰ πάροιθεν ὑπέστην·
ἕκτορα δεῦρ' ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι·
δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν·

τρώων ἀγλαὰ τέκνα, σέθεν κταμένοιο χολωθείς·
ἦ ῥα· καὶ ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα·
πρηνέα πὰρ λεχέεσσι μενοιτιάδαο τανύσσας
ἐν κονίῃς· οἱ δ' ἔντε' ἀφωπλίζοντο ἕκαστοι·
χάλκεα μαρμαίροντα· λύοντο δὲ μώνυχας ἵππους·
κὰδ δ' ἷζον παρὰ νηῒ ποδώκεος αἰακίδαο
μυρίοι· αὐτὰρ ὁ τοῖσι τάφον μενοεικέα δαίνυ·
πολλοὶ μὲν βόες ἀργοὶ, ὀρέχθεον ἀμφὶ σιδήρῳ
σφαζόμενοι πολλοὶ δ' ὄϊες καὶ μηκάδες αἶγες·
πολλοὶ δ' ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ
εὑόμενοι τανύοντο διὰ φλογὸς ἡφαίστοιο·
πάντῃ δ' ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα·
αὐτὰρ τόν γε ἄνακτα ποδώκεα πηλείωνα·
εἰς ἀγαμέμνονα δῖον ἄγον βασιλῆες ἀχαιῶν·
σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ·
οἱ δ' ὅτε δὴ κλισίην ἀγαμέμνονος ἷξον ἰόντες,
αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσεν;
ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν
πηλείδην λούσασθαι ἀπὸ βρότον αἱματόεντα·
αὐτὰρ ὅ γ' ἠρνεῖτο στερεῶς· ἐπὶ δ' ὅρκον ὄμοσσεν·
οὐ μὰ ζῆν' ὅστις τε θεῶν ὕπατος, καὶ ἄριστος·
οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι·
πρίν γ' ἐνὶ πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦσαι
κείρασθαί τε κόμην ἐπεὶ οὔ μ' ἔτι δεύτερον ὧδε
ἵξετ' ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω·
ἀλλ' ἤτοι μὲν νῦν στυγερῇ πειθώμεθα δαιτί·
ἠῶθεν δ' ὄτρυνον ἄναξ ἀνδρῶν ἀγάμεμνον,
ὕλην τ' ἀξέμεναι παρά τε σχεῖν ὡς ἐπιεικὲς
νεκρὸν ἔχοντα νέεσθαι, ὑπὸ ζόφον ἠερόεντα·
ὄφρ' ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ

θᾶσσον ἀπ' ὀφθαλμῶν· λαοὶ δ' ἐπὶ ἔργα τράπωνται·
Ὣς ἔφαθ'· οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο.
ἐσσυμένως δ' ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι.
δαίνυντ'· οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
οἱ μὲν, κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος
Πηλείδης δ' ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης,
κεῖτο βαρυστενάχων πολέσι μετὰ Μυρμιδόνεσσιν,
ἐν καθαρῷ ὅθι κύματ' ἐπ' ἠϊόνος κλύζεσκον.
εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ
νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα.
Ἕκτορ' ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν
ἦλθε δ' ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο
πάντ' αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ' ἐϊκυῖα,
καὶ φωνήν· καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο
στῆ δ' ἄρ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·
εὕδεις αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ·
οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος·
θάπτε ὅττι μετάχιστα· πύλας Ἀΐδαο περήσω·
τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων·
οὐδέ με πως μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν·
ἀλλ' αὔτως ἀλάλημαι ἀν' εὐρυπυλὲς Ἄϊδος δῶ·
καί μοι δὸς τὴν χεῖρ' ὀλοφύρομαι· οὐ γὰρ ἔτ' αὖτις
νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.
οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
βουλὰς ἑζόμενοι βουλεύσομεν· ἀλλ' ἐμὲ μὲν κὴρ
ἀμφέχανε στυγερὴ, ἥ περ λάχε γεινόμενόν περ·
καὶ δὲ σοὶ αὐτῷ μοῖρα θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ·
τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέσθαι·
ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι,

μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ' ἀχιλλεῦ·
ἀλλ' ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν·
εὖτέ με τυτθὸν ἐόντα μενοίτιος ἐξ ὀπόεντος,
ἤγαγεν ὑμέτερόν δ' ἀνδροκτασίης ὕπο λυγρῆς·
ἤματι τῷ, ὅτε παῖδα κατέκτανον ἀμφιδάμαντος
νήπιος οὐκ ἐθέλων, ἀμφ' ἀστραγάλοισι χολωθείς·
ἔνθα με δεξάμενος ἐν δώμασιν ἱππότα πηλεύς·
ἔτρεφέ τ' ἐνδυκέως· καὶ σὸν θεράποντ' ὀνόμηνεν·
ὡς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι·
χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ·
Τόν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς ἀχιλλεύς,
τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρ' εἰλήλουθας·
καί μοι ταῦτα ἕκαστα ἐπιτέλλεαι αὐτὰρ ἐγώ τοι
πάντα μάλ' ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις·
ἀλλά μοι ἆσσον στῆθι μίνυνθά περ ἀμφιβαλόντε
ἀλλήλους, ὀλοοῖο τεταρπώμεσθα γόοιο
Ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν
οὐδ' ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς
ᾤχετο τετριγυῖα· ταφὼν δ' ἀνόρουσεν ἀχιλλεύς·
χερσί τε συμπλατάγησεν ἔπος δ' ὀλοφυδνὸν ἔειπεν·
ὢ πόποι ἦ ῥα τίς ἐστι καὶ εἰν ἀΐδαο δόμοισι
ψυχὴ καὶ εἴδωλον· ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·
παννυχίη γάρ μοι πατροκλῆος δειλοῖο·
ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε
καί μοι ἕκαστ' ἐπέτελλεν· ἔϊκτο δὲ θέσκελον αὐτῷ·
Ὣς φάτο· τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο·
μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος ἠώς·
ἀμφὶ νέκυν ἐλεεινόν· ἀτὰρ κρείων ἀγαμέμνων,
οὐρῆάς τ' ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην
πάντοθεν ἐκ κλισιέων· ἐπὶ δ' ἀνὴρ ἐσθλὸς ὀρώρει

μηριόνης θεράπων ἀγαπήνορος ἰδομενῆος·
οἱ δ' ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες,
σειράς τ' εὐπλέκτους· πρὸ δ' ἄρ' οὐρῆες κίον αὐτῶν·
πολλὰ δ' ἄναντα κάταντα πάραντά τε δόχμιά τ' ἦλθον
ἀλλ' ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος ἴδης,
αὐτίκ' ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ
τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι,
πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες ἀχαιοί,
ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσὶ δατεῦντο·
ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά·
πάντες δ' ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει
μηριόνης θεράπων ἀγαπήνορος ἰδομενῆος·
κὰδ δ' ἄρ' ἐπ' ἀκτῆς βάλλον ἐπισχερὼ ἔνθ' ἄρ' ἀχιλλεὺς
φράσσατο πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ·
αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην,
εἵατ' ἄρ' αὖθι μένοντες ἀολλέες· αὐτὰρ ἀχιλλεὺς
αὐτίκα μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε
χαλκὸν ζώννυσθαι· ζεῦξαι δ' ὑπ' ὄχεσφιν ἕκαστον,
ἵππους· οἱ δ' ὤρνυντο καὶ ἐν τεύχεσιν ἔδυνον·
ἂν δ' ἔβαν ἐν δίφροισι παραιβάται, ἡνίοχοί τε·
πρόσθε μὲν ἱππῆες μετὰ δὲ νέφος εἵπετο πεζῶν
μύριοι· ἐν δὲ μέσοισι φέρον πάτροκλον ἑταῖροι·
θριξὶ δὲ πάντα νέκυν καταείνυον ἃς ἐπέβαλλον
κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος ἀχιλλεύς·
ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπ' ἄϊδόσδε·
οἱ δ' ὅτε χῶρον ἵκανον, ὅθι σφίσι πέφραδ' ἀχιλλεύς,
κάτθεσαν· αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην
ἔνθ' αὖτ' ἄλλ' ἐνόησε ποδάρκης δῖος ἀχιλλεύς·
στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην
τήν ῥα σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν·

ὀχθήσας δ' ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·
Σπερχεῖ' ἄλλως σοί γε πατὴρ ἠρήσατο πηλεύς.
κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν,
σοί τε κόμην κερέειν, ῥέξειν θ' ἱερὴν ἑκατόμβην·
πεντήκοντα δ' ἔνορχα παρ' αὐτόθι μῆλ' ἱερεύσειν
ἐς πηγάς· ὅθι τοι τέμενος βωμός τε θυήεις·
ὣς ἠρᾶθ' ὁ γέρων· σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.
νῦν δ' ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν·
πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι..
Ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο
θῆκεν· τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο.
καί νύ κ' ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
εἰ μὴ ἀχιλλεὺς αἶψ' ἀγαμέμνονι εἶπε παραστάς·
Ἀτρείδη· σοὶ γάρ τε μάλιστά γε λαὸς ἀχαιῶν
πείσονται μύθοισι· γόοιο μὲν ἔστι καὶ ἆσαι
νῦν δ' ἀπὸ πυρκαϊῆς σκέδασον, καὶ δεῖπνον ἄνωχθι
ὅπλεσθαι· τά δέ τ' ἀμφιπονησόμεθ' οἷσι μάλιστα
κήδεός ἐστι νέκυς· παρὰ δ' οἵ τ' ἀγοὶ ἄμμι μενόντων.
αὐτὰρ ἐπεὶ τό γ' ἄκουσεν ἄναξ ἀνδρῶν ἀγαμέμνων,
αὐτίκα, λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας·
κηδεμόνες δὲ παρ' αὖθι μένον καὶ νήεον ὕλην·
ποίησαν δὲ πυρὴν ἑκατόμπεδον, ἔνθα καὶ ἔνθα·
ἐν δὲ πυρῇ ὑπάτῃ, νεκρὸν θέσαν ἀχνύμενοι κῆρ·
πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
πρόσθε πυρῆς, ἔδρόν τε καὶ ἄμφεπον· ἐκ δ' ἄρα πάντων
δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος ἀχιλλεὺς,
ἐς πόδας ἐκ κεφαλῆς· περὶ δὲ δρατὰ σώματα νήει·
ἐν δὲ τίθει μέλιτος, καὶ ἀλείφατος ἀμφιφορῆας,
πρὸς λέχεα κλίνων· πίσυρας δ' ἐριαύχενας ἵππους
ἐσσυμένως ἐνέβαλε πυρῇ μεγάλα στεναχίζων·

ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν·
καὶ μὲν τῶν ἐνέβαλε πυρῇ δύο δειροτομήσας·
δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς·
χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα·
ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο·
ᾤμωξέν τ' ἄρ' ἔπειτα φίλον δ' ὀνόμηνεν ἑταῖρον·
χαῖρέ μοι ὦ πάτροκλε καὶ εἰν ἀΐδαο δόμοισι·
πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην·
δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς·
τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· ἕκτορα δ' οὔτι
δώσω πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν·
Ως φάτ' ἀπειλήσας· τὸν δ' οὐ κύνες ἀμφεπένοντο·
ἀλλὰ κύνας μὲν ἄλαλκε διὸς θυγάτηρ ἀφροδίτη·
ἤματα καὶ νύκτας· ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ
ἀμβροσίῳ· ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων·
τῷ δ' ἐπὶ κυάνεον νέφος ἤγαγε φοῖβος ἀπόλλων,
οὐρανόθεν πεδίονδε· κάλυψε δὲ χῶρον ἅπαντα·
ὅσον ἐπεῖχε νέκυς μὴ πρὶν μένος ἠελίοιο
σκήλη ἀμφιπερὶ χρόα ἴνεσιν ἠδὲ μέλεσιν·
οὐδὲ πυρὶ πατρόκλου καίετο τεθνηῶτος·
ἔνθ' αὖτ' ἄλλ' ἐνόησε ποδάρκης δῖος ἀχιλλεύς·
στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτ' ἀνέμοισι
βορέῃ καὶ ζεφύρῳ καὶ ὑπέσχετο ἱερὰ καλά·
πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν
ἐλθέμεν ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκρόν·
ὕλη τ' ἐσεύαιτο καήμεναι· ὠκέα δ' ἶρις
ἀράων ἀΐουσα μετάγγελος ἦλθ' ἀνέμοισιν·
οἱ μὲν ἄρα ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον
εἰλαπίνην δαίνυντο· θέουσα δὲ ἶρις ἐπέστη
βηλῷ ἔπι λιθέῳ· τοὶ δ' ὡς ἴδον ὀφθαλμοῖσι,

πάντες ἀνήιξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος·
ἡ δ' αὖθ' ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον·
οὐχ ἕδος· εἶμι γὰρ αὖθις ἐπ' ὠκεανοῖο ῥέεθρα
αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσ' ἑκατόμβας
ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.
ἀλλ' ἀχιλεὺς βορέην ἠδὲ ζέφυρον κελαδεινὸν
ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλὰ,
ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται
πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν ἀχαιοί.
ἡ μὲν ἄρ' ὣς εἰποῦσα, ἀπεβήσετο· τοὶ δ' ὀρέοντο,
ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.
αἶψα δὲ πόντον ἵκανον ἀήμεναι. ὦρτο δὲ κῦμα
πνοιῇ ὕπο λιγυρῇ· τροίην δ' ἐρίβωλον ἱκέσθην.
ἐν δὲ πυρὶ πεσέτην· μέγα δ' ἴαχε θεσπιδαὲς πῦρ.
παννύχιοι δ' ἄρα τοί γε πυρῆς ἄμυδις φλόγ' ἔβαλλον,
φυσῶντες λιγέως· ὁ δὲ πάννυχος ὠκὺς ἀχιλλεὺς,
χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον,
οἶνον ἀφυσσόμενος χαμάδις χέε· δεῦε δὲ γαῖαν
ψυχὴν κικλήσκων πατροκλῆος δειλοῖο.
ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων
νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας,
ὣς ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων,
ἑρπύζων παρὰ πυρκαϊὴν, ἀδινὰ στεναχίζων.
ἦμος δ' ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,
ὅν τε μετὰ κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς,
τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.
οἱ δ' ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκόνδε νέεσθαι,
θρηίκιον κατὰ πόντον· ὁ δ' ἔστενεν οἴδματι θύων.
πηλείδης δ' ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς,
κλίνθη κεκμηώς· ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν.

οἳ δ' ἀμφ' ἀτρείωνα ἀολλέες ἠγερέθοντο·
τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν·
ἕζετο δ' ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν·
Ἀτρείδη τε καὶ ἄλλοι ἀριστῆες παναχαιῶν·
πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατ' αἴθοπι οἴνῳ
πᾶσαν, ὁπόσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα,
ὀστέα πατρόκλοιο μενοιτιάδαο λέγωμεν,
εὖ διαγινώσκοντες· ἀριφραδέα δὲ τέτυκται·
ἐν μέσῃ γὰρ ἔκειτο πυρῇ· τοὶ δ' ἄλλοι ἄνευθεν
ἐσχατιῇ καίοντ' ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες·
καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ
θείομεν· εἰς ὅκεν αὐτὸς ἐγὼ ἄϊδι κεύθωμαι·
τύμβον δ' οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα,
ἀλλ' ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν ἀχαιοὶ
εὐρύν θ' ὑψηλόν τε τιθήμεναι· οἵ κεν ἐμεῖο
δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε·
Ὣς ἔφαθ'· οἳ δ' ἐπίθοντο ποδώκεϊ πηλείωνι·
πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ·
ὅσον ἐπιφλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη·
κλαίοντες δ' ἑτάροιο ἐνηέος ὀστέα λευκὰ,
ἄλλεγον ἐς χρυσέην φιάλην· καὶ δίπλακα δημόν·
ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν·
τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο
ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν·
χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἀχιλλεὺς,
αὐτοῦ λαὸν ἔρυκε, καὶ ἵζανεν εὐρὺν ἀγῶνα·
νηῶν δ' ἔφερ' ἄεθλα λέβητάς τε τρίποδάς τε·
ἵππους θ' ἡμιόνους τε· βοῶν τ' ἴφθιμα κάρηνα·
ἠδὲ γυναῖκας ἐϋζώνους, πολιόν τε σίδηρον·
ἱππεῦσι μὲν πρῶτα ποδώκεσιν ἀγλά' ἄεθλα

θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργ' εἰδυῖαν,
καὶ τρίποδ' ὠτώεντα δύω καὶ εἰκοσί μετρον
τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν
ἑξέτε' ἀδμήτην βρέφος ἡμίονον κυέουσαν·
αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα
καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτ' αὔτως·
τῷ δὲ τετάρτῳ θῆκε δύο χρυσοῖο τάλαντα·
πέμπτῳ δ' ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκεν·
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν ἀργείοισιν ἔειπεν·
ἀτρείδη τε καὶ ἄλλοι ἐϋκνήμιδες ἀχαιοὶ
ἱππῆας τάδ' ἄεθλα δεδεγμένα κεῖτ' ἐν ἀγῶνι·
εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν ἀχαιοὶ
ἦ τ' ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίηνδε φεροίμην·
ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι·
ἀθάνατοί τε γάρ εἰσι· ποσειδάων δὲ πόρ' αὐτοὺς·
πατρὶ ἐμῷ πηλῆϊ· ὁ δ' αὖτ' ἐμοὶ ἐγγυάλιξεν·
ἀλλ' ἤτοι μὲν ἐγὼ μενέω· καὶ μώνυχες ἵπποι·
τοίου γὰρ σθένος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο
ἠπίου ὅς σφῶϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον
χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ·
τὸν τώ γ' ἑσταότες πενθείετον· οὔδεϊ δέ σφιν
χαῖται ἐρηρέδαται· τὼ δ' ἕστατον ἀχνυμένω κῆρ·
ἄλλοι δὲ στέλλεσθε κατὰ στρατὸν ὅς τις ἀχαιῶν
ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν·
Ὣς φάτο πηλείδης ταχέες δ' ἱππῆες ἔγερθεν·
ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν εὔμηλος·
ἀδμήτου φίλος υἱὸς ὃς ἱπποσύνῃ ἐκέκαστο·
τῷ δ' ἐπὶ τυδείδης ὦρτο κρατερὸς διομήδης·
ἵππους δὲ τρωοὺς ὕπαγε ζυγὸν οὕς ποτ' ἀπηύρα
αἰνείαν· ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν ἀπόλλων·

τῷ δ᾽ ἄρ᾽ ἐπ᾽ ἀτρεΐδης ὦρτο ξανθὸς μενέλαος
διογενής· ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους·
αἴθην τὴν ἀγαμεμνονέην· τὸν ἐόντε πόδαργον·
τὴν ἀγαμέμνονι δῶκ᾽ ἀγχισιάδης ἐχέπωλος
δῶρ᾽ ἵνα μή οἱ ἕποιθ᾽ ὑπὸ ἴλιον ἠνεμόεσσαν,
ἀλλ᾽ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε
ζεὺς ἄφενος· ναῖεν δ᾽ ὅ γ᾽ ἐν εὐρυχόρῳ σικυῶνι·
τὴν πόθ᾽ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν·
ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὡπλίσαθ᾽ ἵππους,
νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος
τοῦ νηληϊάδαο· πυλοιγενέες δέ οἱ ἵπποι
ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς,
μυθεῖτ᾽ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ·
ἀντίλοχ᾽ ἤτοι μέν σε νέον περ ἐόντ᾽ ἐφίλησαν
ζεύς τε ποσειδάων τε καὶ ἱπποσύνας ἐδίδαξαν
παντοίας· τῷ καί σε διδασκέμεν οὔτι μάλα χρεώ·
οἶσθα γὰρ εὖ περὶ τέρμαθ᾽ ἑλισσέμεν· ἀλλά τοι ἵπποι
βάρδιστοι θείειν, τῷ τ᾽ οἴω λοίγι᾽ ἔσεσθαι·
τῶν δ᾽ ἵπποι μὲν ἔασιν ἀφάρτεροι· οὐδὲ μὲν αὐτοὶ,
πλείονα ἴσασι σέθεν αὐτοῦ μητίσασθαι·
ἀλλ᾽ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ
παντοίην· ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα·
μήτι τοι δρυτόμος μέγ᾽ ἀμείνων, ἠὲ βίηφι·
μήτι δ᾽ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ·
νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι·
μήτι δ᾽ ἡνίοχος περιγίνεται ἡνιόχοιο·
ἀλλ᾽ ὃς μέν θ᾽ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς·
ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα·
ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον· οὐδὲ κατίσχει·
ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους·

αἰεὶ τέρμ' ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει,
ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν·
ἀλλ' ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει·
σῆμα δέ τοι ἐρέω μάλ' ἀριφραδές, οὐδέ σε λήσει·
ἕστηκε ξύλον αὖον ὅσον τ' ὄργυι' ὑπὲρ αἴης·
ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ·
λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκώ·
ἐν ξυνοχῇσιν ὁδοῦ λεῖος δ' ἱππόδρομος ἀμφίς·
ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος·
ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων·
καὶ νῦν τέρματ' ἔθηκε ποδάρκης δῖος ἀχιλλεύς·
τῷ σὺ μάλ' ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους·
αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ·
ἦκ' ἐπ' ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον
κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν·
ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω·
ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι
κύκλου ποιητοῖο, λίθου δ' ἀλέασθαι ἐπαυρεῖν,
μήπως ἵππους τε τρώσῃς κατά θ' ἅρματα ἄξῃς·
χάρμα δὲ τοῖς ἄλλοισιν· ἐλεγχείη δὲ σοὶ αὐτῷ
ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι·
εἰ γάρ κ' ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων·
οὐκ ἔσθ' ὅς κέ σ' ἕλῃσι μετάλμενος, οὐδὲ παρέλθοι·
οὐδ' εἴ κεν μετόπισθεν ἀρείονα δῖον ἐλαύνοι
ἀδρήστου ταχὺν ἵππον ὃς ἐκ θεόφιν γένος ἦεν·
ἢ τοὺς λαομέδοντος· οἳ ἐνθάδε τέτραφεν ἐσθλοί·
Ὣς εἰπὼν νέστωρ νηλήϊος ἂψ ἐνὶ χώρῃ
ἕζετ' ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατ' ἔειπε·
μηριόνης δ' ἄρα πέμπτος ἐΰτριχας ὡπλίσαθ' ἵππους,
ἂν δ' ἔβαν ἐς δίφρους· ἐν δὲ κλήρους ἐβάλοντο·

πάλλ' ἀχιλεὺς· ἐκ δὲ κλῆρος θόρε νεστορίδαο
ἀντιλόχου· μετὰ τὸν δ' ἔλαχε κρείων εὔμηλος·
τῷ δ' ἄρ' ἐπ' ἀτρείδης δουρικλυτὸς μενέλαος·
τῷ δ' ἐπὶ μηριόνης λάχ' ἐλαυνέμεν· ὕστατος αὖτε,
τυδείδης ὄχ' ἄριστος ἐὼν λάχ' ἐλαυνέμεν ἵππους·
στὰν δὲ μεταστοιχεί· σήμηνε δὲ τέρματ' ἀχιλλεὺς,
τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν·
ἀντίθεον φοίνικα ὀπάονα πατρὸς ἑοῖο·
ὡς μεμνέῳτο δρόμου καὶ ἀληθείην ἀποείποι·
οἳ δ' ἅμα πάντες ἐφ' ἵπποισιν μάστιγας ἄειραν,
πέπληγόν θ' ἱμᾶσιν· ὁμόκλησάν τ' ἐπέεσσιν
ἐσσυμένως· οἳ δ' ὦκα διέπρησσον πεδίοιο,
νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη
ἵστατ' ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα·
χαῖται δ' ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο·
ἅρματα δ' ἄλλο τε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ·
ἄλλο τε δ' ἀΐξασκε μετήορα· τοὶ δ' ἐλατῆρες
ἕστασαν ἐν δίφροισι· πάτασσε δὲ θυμὸς ἑκάστου,
νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος
ἵπποις, οἳ δ' ἐπέτοντο κονίοντες πεδίοιο·
ἀλλ' ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι·
ἂψ ἐφ' ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου
φαίνετ'· ἄφαρ δ' ἵπποισι τάθη δρόμος, ὦκα δ' ἔπειτα·
αἱ φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι·
τὰς δὲ μετεξέφερον διομήδεος ἄρσενες ἵπποι
τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθ' ἔσαν· ἀλλὰ μάλ' ἐγγύς·
αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην·
πνοιῇ δ' εὐμήλοιο μετάφρενον εὐρέε τ' ὤμω
θέρμετ'· ἐπ' αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην·
καί νύ κεν ἢ παρέλασσ' ἢ ἀμφήριστον ἔθηκεν,

εἰ μὴ τυδέος υἷι κοτέσσατο φοῖβος ἀπόλλων,
ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν·
τοῖο δ' ἀπ' ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο·
οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας·
οἱ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες·
οὐδ' ἄρ ἀθηναίην ἐλεφηράμενος λάθ' ἀπόλλων
τυδείδην· μάλα δ' ὦκα μετέσσυτο ποιμένα λαῶν·
δῶκε δέ οἱ μάστιγα μένος δ' ἵπποισιν ἐνῆκεν·
ἣ δὲ μετ' ἀδμήτου υἱὸν κοτέουσ' ἐβεβήκει·
ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἱ δέ οἱ ἵπποι·
ἀμφὶς ὁδοῦ δραμέτην· ῥυμὸς δ' ἐπὶ γαῖαν ἐλύσθη·
αὐτὸς δ' ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη·
ἀγκῶνάς τε περιδρύφθη, στόμα τε ῥῖνάς τε·
θρυλίχθη δὲ μέτωπον ἐπ' ὀφρύσι· τὼ δέ οἱ ὄσσε
δακρυόφιν πλῆσθεν· θαλερὴ δέ οἱ ἔσχετο φωνή·
τυδείδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους·
πολλὸν τῶν ἄλλων ἐξάλμενος ἐν γὰρ ἀθήνη
ἵπποις ἧκε μένος, καὶ ἐπ' αὐτῷ κῦδος ἔθηκε·
τῷ δ' ἄρ ἐπ' ἀτρείδης ἔχε ξανθὸς μενέλαος·
ἀντίλοχος δ' ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο
ἔμβητον, καὶ σφῶϊ τιταίνετον ὅττι τάχιστα·
ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔτι κελεύω
τυδείδεω ἵπποισι δαΐφρονος, οἷσιν ἀθήνη
νῦν ὤρεξε τάχος καὶ ἐπ' αὐτῷ κῦδος ἔθηκεν·
ἵππους δ' ἀτρείδαο κιχάνετε μὴ δὲ λίπησθον
καρπαλίμως· μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ·
αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι·
ὧδε γὰρ ἐξερέω καὶ μὴν τετελεσμένον ἔσται·
οὐ σφῶϊν κομιδὴ παρὰ νέστορι ποιμένι λαῶν
ἔσσεται· αὐτίκα δ' ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ·

αἴκ᾽ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον·
ἀλλ᾽ ἐφομαρτῆτον, καὶ σπεύδετον ὅττι τάχιστα·
ταῦτα δ᾽ ἐγὼν αὐτὸς τεχνήσομαι, ἠδὲ νοήσω,
στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει·
Ὣς ἔφαθ᾽· οἱ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν,
μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δ᾽ ἔπειτα,
στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης·
ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ,
ἐξέρρηξεν ὁδοῖο· βάθυνε δὲ χῶρον ἅπαντα·
τῇ ῥ᾽ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων·
Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,
ἐκτὸς ὁδοῦ· ὀλίγον δὲ παρακλίνας ἐδίωκεν·
Ἀτρείδης δ᾽ ἔδδεισε, καὶ Ἀντιλόχῳ ἐγεγώνει·
Ἀντίλοχ᾽, ἀφραδέως ἱππάζεαι· ἀλλ᾽ ἄνεχ᾽ ἵππους·
στεινωπὸς γὰρ ὁδός· τάχα δ᾽ εὐρυτέρη παρελάσσεις·
μή πως ἀμφοτέρους δηλήσεαι, ἅρματι κύρσας·
Ὣς ἔφατ᾽· Ἀντίλοχος δ᾽ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε,
κέντρῳ ἐπισπέρχων, ὡς οὐκ ἀΐοντι ἐοικώς·
ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοι πέλονται
ὅν τ᾽ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,
τόσσον ἐπιδραμέτην· αἱ δ᾽ ἠρώησαν ὀπίσσω
Ἀτρείδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν·
μή πως συγκύρσειαν ὁδῷ ἐνὶ μώνυχες ἵπποι,
δίφρους τ᾽ ἀνστρέψειαν ἐϋπλεκέας· κατὰ δ᾽ αὐτοὶ
ἐν κονίῃσι πέσοιεν, ἐπειγόμενοι περὶ νίκης
τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·
Ἀντίλοχ᾽ οὔτις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·
ἔρρ᾽, ἐπεὶ οὐ σ᾽ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί·
ἀλλ᾽ οὐ μὰν οὐδ᾽ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον·
Ὣς εἰπὼν, ἵπποισιν ἐκέκλετο φώνησέν τε·

μή μοι ἐρύκεσθον μηδ' ἕστατον ἀχνυμένω κῆρ,
φθίσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα,
ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.
Ὣς ἔφαθ', οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
μᾶλλον ἐπιδραμέτην· τάχα δὲ σφισὶν ἄγχι γένοντο.
Ἀργεῖοι δ' ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο
ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.
πρῶτος δ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθ' ἵππους·
ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ·
τοῖο δ' ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας
ἔγνω· φράσσατο δ' ἵππον ἀριπρεπέα προὔχοντα
ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ
λευκὸν σῆμ' ἐτέτυκτο περίτροχον ἠΰτε μήνη·
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν.
Ὦ φίλοι Ἀργείων ἡγήτορες, ἠδὲ μέδοντες·
οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς
ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι·
ἄλλος δ' ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ
ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν·
ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας·
νῦν δ' οὔπω δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε
τρωϊκὸν ἀμπεδίον παπταίνετον εἰσορόωντι·
ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐ δὲ δυνάσθη
εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας·
ἔνθα μιν ἐκπεσέειν ὀΐω σύν θ' ἅρματα ἆξαι·
αἳ δ' ἐξηρώησαν, ἐπεὶ μένος ἔλαβε θυμόν·
ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε
εὖ διαγινώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ
αἰτωλὸς γενεήν· μετὰ δ' Ἀργείοισιν ἀνάσσει·
Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.

τὸν δ' αἰσχρῶς ἐνένιπεν ὀϊλῆος ταχὺς αἴας·
ἰδομενεῦ τί πάρος λαβρεύεαι· αἳ δέ τ' ἄνευθεν
ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται·
οὔτε νεώτατός ἐσσι μετ' ἀργείοισι τοσοῦτον,
οὔτε τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε·
ἀλλ' αἰεὶ μύθοις λαβρεύεαι, οὐδέ τι σε χρὴ
λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι·
ἵπποι δ' αὖτε ἔασι παροίτεραι αἳ τὸ πάρος περ
εὐμήλου· ἐν δ' αὐτὸς ἔχων εὔληρα βέβηκε·
Τὸν δὲ χολωσάμενος κρητῶν ἀγὸς ἀντίον ηὔδα
αἶαν νείκει ἄριστε, κακοφραδὲς ἄλλα τε πάντα
δεύεαι ἀργείων ὅτι τοι νόος ἐστὶν ἀπηνής·
δεῦρο νῦν ἢ τρίποδος περιδώμεθον, ἠὲ λέβητος·
ἴστορα δ' ἀτρείδην ἀγαμέμνονα θείομεν ἄμφω·
ὁππότεροι πρόσθ' ἵπποι, ἵνα γνοίης ἀποτίνων·
Ὣς ἔφατ'· ὤρνυτο δ' αὐτίκ' ὀϊλῆος ταχὺς αἴας·
χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·
καί νύ κε δὴ προτέρω ἔτ' ἔρις γένετ' ἀμφοτέροισιν,
εἰ μὴ ἀχιλλεὺς αὐτὸς ἀνίστατο, καὶ φάτο μῦθον·
Μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν
αἶαν ἰδομενεῦ τε κακοῖς ἐπεὶ οὐδὲ ἔοικε·
καὶ δ' ἄλλῳ νεμεσᾶτον, ὅτις τοιαῦτά γε ῥέζοι·
ἀλλ' ὑμεῖς ἐν ἀγῶνι καθήμενοι, εἰσοράασθε
ἵππους· οἱ δὲ τάχ' αὐτοὶ ἐπειγόμενοι περὶ νίκης
ἐνθάδ' ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος
ἵππους ἀργείων, οἳ δεύτεροι· οἵ τε πάροιθεν·
Ὣς φάτο· τυδείδης δὲ μάλα σχεδὸν ἦλθε διώκων·
μάστιγι δ' αἰὲν ἔλαυνε κατωμαδόν· οἱ δέ οἱ ἵπποι,
ὑψόσ' ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον·
αἰεὶ δ' ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον·

ἅρματα δὲ χρυσῷ πεπυκασμένα, κασσιτέρῳ τε
ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐ δέ τε πολλὴ
γίνετ' ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν
ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην.
στῆ δὲ μέσῳ ἐν ἀγῶνι πολὺς δ' ἀνεκήκιεν ἱδρὼς
ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.
αὐτὸς δ' ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος.
κλῖνε δ' ἄρα μάστιγα ποτὶ ζυγὸν οὐ δὲ μάτησεν
ἴφθιμος σθένελος· ἀλλ' ἐσσυμένως λάβ' ἄεθλον.
δῶκε δ' ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα.
καὶ τρίποδ' ὠτώεντα φέρειν· ὃ δ' ἔλυεν ὑφ' ἵππους
τῷ δ' ἄρ' ἐπ' ἀντίλοχος νηλήϊος ἔλασεν ἵππους,
κέρδεσιν οὔτι τάχει γε παραφθάμενος μενέλαον.
ἀλλὰ καὶ ὣς μενέλαος ἔχ' ἐγγύθεν ὠκέας ἵππους.
ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥατ' ἄνακτα
ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφιν.
τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι
οὐραῖαι, ὃ δέ τ' ἄγχι μάλα τρέχει οὐδέ τι πολλὴ
χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος.
τόσσον δὴ μενέλαος ἀμύμονος ἀντιλόχοιο
λείπετ'· ἀτὰρ τὰ πρῶτα καὶ ὅσσον δίσκουρα λέλειπτο,
ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ
ἵππους τῆς ἀγαμεμνονέης καλλίτριχος αἴθης.
εἰ δέ κ' ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,
τῷ κέν μιν παρέλασσ' οὐδ' ἀμφήριστον ἔθηκεν.
αὐτὰρ μηριόνης θεράπων ἐῢς ἰδομενῆος.
λείπετ' ἀγακλῆος μενελάου δουρὸς ἐρωήν.
βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι.
ἥκιστος δ' ἦν αὐτὸς ἐλαυνέμεν ἅρμ' ἐν ἀγῶνι.
υἱὸς δ' ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων.

ἕλκων

ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους·
τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος ἀχιλλεύς·
στὰς δ' ἐν ἀργείοισιν ἔπεα πτερόεντ' ἀγόρευε·
λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους·
ἀλλ' ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς
δεύτερ' ἀτὰρ τὰ πρῶτα φερέσθω τυδέος υἱός·
Ὣς ἔφαθ'· οἱ δ' ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε·
καί νύ κεν οἱ πόρεν ἵππον· ἐπῄνησαν γὰρ ἀχαιοί·
εἰ μὴ ἄρ' ἀντίλοχος μεγαθύμου νέστορος υἱὸς,
πηλείδην ἀχιλῆα δίκῃ ἠμείψατ' ἀναστάς·
Ὦ ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς
τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον·
τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ' ἵππω·
αὐτός τ' ἐσθλὸς ἐών· ἀλλ' ὤφελεν ἀθανάτοισιν
εὔχεσθαι· τό κεν οὔτι πανύστατος ἦλθε διώκων·
εἰ δέ μιν οἰκτείρεις καί τοι φίλον ἔπλετο θυμῷ·
ἔστι τοι ἐν κλισίῃ χρυσὸς πολὺς ἔστι δὲ χαλκὸς
καὶ πρόβατ' εἰσὶ δέ τοι δμωαὶ· καὶ μεῖζον ἄεθλον·
τῶν οἱ ἔπειτ' ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον·
ἠὲ καὶ αὐτίκα νῦν· ἵνα σ' αἰνήσωσιν ἀχαιοί·
τὴν δ' ἐγὼ οὐ δώσω· περὶ δ' αὐτῆς πειρηθήτω
ἀνδρῶν ὅς κε θέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι·
Ὣς φάτο· μείδησεν δὲ ποδάρκης δῖος ἀχιλλεὺς,
χαίρων ἀντιλόχῳ ὅτι οἱ φίλος ἦεν ἑταῖρος·
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
ἀντίλοχ'· εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο
εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δὲ καὶ τὸ τελέσω·
δώσω οἱ θώρηκα τὸν ἀστεροπαῖον ἀπηύρων
χάλκεον· ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο

ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.
ἦ ῥα· καὶ αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ,
οἰσέμεναι κλισίηθεν· ὁ δ' ᾤχετο καί οἱ ἔνεικεν·
εὐμήλῳ δ' ἐν χερσὶ τίθει· ὁ δ' ἐδέξατο χαίρων·
τοῖσι δὲ καὶ μενέλαος ἀνίστατο θυμὸν ἀχεύων·
ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δ' ἄρα κῆρυξ
χερσὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τ' ἐκέλευσεν
ἀργείους· ὁ δ' ἔπειτα μετηύδα ἰσόθεος φώς·
ἀντίλοχε· πρόσθεν πεπνυμένε ποῖον ἔρεξας·
ᾔσχυνας μὲν ἐμὴν ἀρετὴν βλάψας δέ μοι ἵππους,
τοὺς σοὺς πρόσθε βαλὼν οἵ τοι πολὺ χείρονες ἦσαν·
ἀλλ' ἄγετ' ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,
ἐς μέσον ἀμφοτέροισι δικάσσατε μηδ' ἐπ' ἀρωγῇ·
μήποτέ τις εἴπῃσιν ἀχαιῶν χαλκοχιτώνων·
ἀντίλοχον ψεύδεσσι βιησάμενος μενέλαος,
οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν
ἵπποι· αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.
εἰ δ' ἄγ' ἐγὼν αὐτὸς δικάσω, καί μ' οὔ τινα φημὶ
ἄλλον ἐπιπλήξειν δαναῶν· ἰθεῖα γὰρ ἔσται
ἀντίλοχ' εἰ δ' ἄγε δεῦρο διοτρεφὲς ἣ θέμις ἐστί,
στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην
χερσὶν ἔχε ῥαδινὴν· ᾗπερ τὸ πρόσθεν ἔλαυνες·
ἵππων ἁψάμενος, γαιήοχον ἐννοσίγαιον
ὄμνυθι· μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι·
Τ ὸν δ' αὖτ' ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα·
ἄνσχεο νῦν πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι
σεῖο ἄναξ μενέλαε· σὺ δὲ πρότερος καὶ ἀρείων·
οἶσθ' οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι·
κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις.

τῷ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸς
δώσω τὴν ἀρόμην· εἰ καί νύ κεν οἴκοθεν ἄλλο
μεῖζον ἀπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι
βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα,
ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.
ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου νέστορος υἱὸς·
ἐν χείρεσσι τίθει μενελάου· τοῖο δὲ θυμὸς
ἰάνθη· ὡσείτε περὶ σταχύεσσιν ἐέρση
ληΐου ἀλδήσκοντος ὅτε φρίσσουσιν ἄρουραι,
ὣς ἄρα σοὶ μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη.
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
ἀντίλοχε· νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς
χωόμενος ἐπεὶ οὔτι παρήορος οὐδ' ἀεσίφρων
ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη·
βέλτερον αὖτ' ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν·
οὐ γάρ κέν με τάχ' ἄλλος ἀνὴρ παρέπεισεν ἀχαιῶν·
ἀλλὰ σὺ γὰρ δὴ πόλλ' ἔπαθες καὶ πόλλ' ἐμόγησας,
σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ' ἐμεῖο.
τῷ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον
δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε,
ὡς ἐμὸς οὔποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
ἦ ῥα. καὶ ἀντιλόχοιο νοήμονι δῶκεν ἑταίρῳ·
ἵππον ἄγειν· ὁ δ' ἔπειτα λέβηθ' ἕλε παμφανόωντα
μηριόνης δ' ἀνάειρε δύο χρυσοῖο τάλαντα
τέτρατος, ὡς ἔλασεν· πέμπτον δ' ὑπελείπετ' ἄεθλον
ἀμφίθετος φιάλη· τὴν νέστορι δῶκεν ἀχιλλεύς,
ἀργείων ἀν' ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς,
τῆ νῦν καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω,
πατρόκλοιο τάφου μνῆμ' ἔμμεναι· οὐ γὰρ ἔτ' αὐτὸν

ὄψει ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδ᾽ ἄεθλον
αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις,
οὐδέ τ᾽ ἀκοντιστὴν ἐνδύσεαι, οὐδὲ πόδεσσι
θεύσεαι. ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἱκάνει.
Ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὁ δ᾽ ἐδέξατο χαίρων·
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες·
οὐ γὰρ ἔτ᾽ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες
ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.
εἴθ᾽ ὣς ἡβώοιμι, βίη τέ μοι ἔμπεδος εἴη,
ὡς ὁπότε κρείοντ᾽ ἀμαρυγκέα θάπτον ἐπειοὶ
βουπρασίῳ· παῖδες δ᾽ ἔθεσαν βασιλῆος ἄεθλα·
ἔνθ᾽ οὔ τις μοι ὁμοῖος ἀνὴρ γένετ᾽ οὔτ᾽ ἄρ ἐπειῶν,
οὔτ᾽ αὐτῶν πυλίων οὔτ᾽ αἰτωλῶν μεγαθύμων·
πὺξ μὲν ἐνίκησα κλυτομήδεα ἤνοπος υἱόν·
ἀγκαῖον δὲ πάλῃ πλευρώνιον ὅς μοι ἀνέστη·
ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα·
δουρὶ δ᾽ ὑπειρέβαλον φυλῆά τε καὶ πολύδωρον·
οἴοισίν μ᾽ ἵπποισι παρήλασαν ἀκτορίωνε,
πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης,
οὕνεκα δὴ τὰ μέγιστα παρ᾽ αὐτόθι λείπετ᾽ ἄεθλα.
οἱ δ᾽ ἄρ ἔσαν δίδυμοι· ὁ μὲν ἔμπεδον ἡνιόχευεν·
ἔμπεδον ἡνιόχευ᾽· ὁ δ᾽ ἄρα μάστιγι κέλευεν·
ὥς ποτ᾽ ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων
ἔργων τοιούτων, ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ
πείθεσθαι· τότε δ᾽ αὖτε μετέπρεπον ἡρώεσσιν·
ἀλλ᾽ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτέριζε·
τοῦτο δ᾽ ἐγὼ πρόφρων δέχομαι· χαίρει δέ μοι ἦτορ,
ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος οὐδέ σε λήθω

τιμῆς· ἧς τέ μ' ἔοικε τετιμῆσθαι μετ' ἀχαιοὺς·
σοὶ δὲ θεοὶ τῶνδ' ἀντὶ χάριν μενοεικέα δοῖεν·
Ὣς φάτο· πηλείδης δὲ πολὺν καθ' ὅμιλον ἀχαιῶν
ᾤχετ' ἐπεὶ πάντ' αἶνον ἐπέκλυε νηλείδαο·
αὐτὰρ ὁ, πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλον·
ἡμίονον ταλαεργὸν ἄγων κατέδησ' ἐν ἀγῶνι
ἑξέτε' ἀδμήτην ἥ τ' ἀλγίστη δαμάσασθαι·
τῷ δ' ἄρα νικηθέντι, τίθει δέπας ἀμφικύπελλον·
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν ἀργείοισιν ἔειπεν·
Ἀτρείδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες ἀχαιοί·
ἄνδρε δύω περὶ τῶνδε κελεύομεν ὥ περ ἀρίστω
πὺξ μάλ' ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κ' ἀπόλλων
δώῃ καμμονίην· γνώωσι δὲ πάντες ἀχαιοί·
ἡμίονον ταλαεργὸν ἄγων, κλισίηνδε νεέσθω·
αὐτὰρ ὁ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον·
Ὣς ἔφατ', ὤρνυτο δ' αὐτίκ' ἀνὴρ ἠΰς τε μέγας τε·
εἰδὼς πυγμαχίης υἱὸς πανοπῆος ἐπειός·
ἅψατο δ' ἡμιόνου ταλαεργοῦ φώνησέν τε·
ἆσσον ἴτω, ὅς τις δέπας οἴσεται ἀμφικύπελλον·
ἡμίονον δ' οὔ φημί τιν' ἀξέμεν ἄλλον ἀχαιῶν,
πυγμῇ νικήσαντ', ἐπεὶ εὔχομαι εἶναι ἄριστος·
ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι· οὐδ' ἄρα πως ἦν
ἐν πάντεσσ' ἔργοισι δαήμονα φῶτα γενέσθαι·
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται
ἀντικρὺ χρόα τε ῥήξω, σύν τ' ὀστέ' ἀράξω·
κηδεμόνες δέ οἱ ἐνθάδ', ἀολλέες αὖθι μενόντων·
οἵ κέ μιν ἐξοίσουσιν ἐμῆς ὑπὸ χερσὶ δαμέντα·
Ὣς ἔφαθ'· οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φώς·

μηκιστέως υἱὸς ταλαονίδαο ἄνακτος·
ὅς ποτε θήβασ δ' ἦλθε δεδουπότος οἰδιπόδαο
ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα καδμείωνας·
τὸν μὲν τυδείδης δουρικλυτὸς ἀμφεπονεῖτο
θαρσύνων ἔπεσιν· μέγα δ' αὐτῷ βούλετο νίκην.
ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν· αὐτὰρ ἔπειτα·
δῶκεν ἱμάντας ἐΰτμήτους βοὸς ἀγραύλοιο·
τὼ δὲ ζωσαμένω βήτην ἐς μέσον ἀγῶνα.
ἄντα δ' ἀνασχομένω χερσὶ στιβαρῇσιν, ἅμ' ἄμφω
σύν ῥ' ἔπεσον· σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν·
δεινὸς δὲ χρόμαδος γενύων γένετ' ἔρρεε δ' ἱδρὼς
πάντοθεν ἐκ μελέων· ἐπὶ δ' ὄρνυτο δῖος ἐπειός·
κόψε δὲ παπτήναντα παρήιον· οὐδ' ἄρ' ἔτι δὴν
ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.
ὡς δ' ὅθ' ὑπὸ φρικὸς βορέω ἀναπάλλεται ἰχθὺς
θῖν' ἐν φυκιόεντι· μέλαν δέ ἑ κῦμα κάλυψεν·
ὣς πληγεὶς ἀνέπαλτ', αὐτὰρ μεγάθυμος ἐπειὸς
χερσὶ λαβὼν ὤρθωσε· φίλοι δ' ἀμφέσταν ἑταῖροι·
οἵ μιν ἄγον δι' ἀγῶνος ἐφελκομένοισι πόδεσσιν.
αἷμα παχὺ πτύοντα κάρη βάλλονθ' ἑτέρωσε·
κὰδ δ' ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες·
αὐτοὶ δ' οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.
πηλείδης δ' αἶψ' ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα
δεικνύμενος δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,
τῷ μὲν νικήσαντι μέγαν τρίποδ' ἐμπυριβήτην·
τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον ἀχαιοί·
ἀνδρὶ δὲ νικηθέντι γυναῖκ' ἐς μέσον ἔθηκεν·
πολλὰ δ' ἐπίστατο ἔργα· τίον δέ ἑ τεσσαράβοιον·
στῆ δ' ὀρθὸς, καὶ μῦθον ἐν ἀργείοισιν ἔειπεν.

ὄρνυσθ', οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον·
Ὣς ἔφατ'· ὦρτο δ' ἔπειτα μέγας τελαμώνιος αἴας·
ἂν δ' ὀδυσσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς·
ζωσαμένω δ' ἄρα τώ γε βάτην ἐς μέσον ἀγῶνα
ἀγκὰς δ' ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν·
ὡς δ' ὅτ' ἀμείβοντες τούς τε κλυτὸς ἤραρε τέκτων·
δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων·
τετρίγει δ' ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν
ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς·
πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους
αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλ' αἰεὶ
νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο·
οὔτ' ὀδυσσεὺς δύνατο σφῆλαι οὔδετε πελάσσαι·
οὔτ' αἴας δύνατο· κρατερὴ δ' ἔχεν ἶς ὀδυσῆος.
ἀλλ' ὅτε δὴ ῥ' ἀνίαζον ἐϋκνήμιδας ἀχαιούς·
δὴ τότε μιν προσέειπε μέγας τελαμώνιος αἴας
διογενὲς λαερτιάδη πολυμήχαν' ὀδυσσεῦ·
ἤ μ' ἀνάειρ', ἢ ἐγὼ σέ· τὰ δ' αὖ διὶ πάντα μελήσει.
Ὣς εἰπὼν ἀνάειρε· δόλου δ' οὐ λήθετ' ὀδυσσεύς·
κόψ' ὄπιθεν κώληπα τυχὼν ὑπέλυσε δὲ γυῖα·
κὰδ δ' ἔβαλ' ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν ὀδυσσεὺς
κάππεσε· λαοὶ δ' αὖ θηεῦντό τε θάμβησάν τε.
δεύτερος αὖτ' ἀνάειρε πολύτλας δῖος ὀδυσσεύς·
κίνησεν δ' ἄρα τυτθὸν ἀπὸ χθονὸς οὐδ' ἔτ' ἄειρε
ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω
πλησίοι ἀλλήλοισι μιάνθησαν δὲ κονίῃ
καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντες πάλαιον·
εἰ μὴ ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·
μηκέτ' ἐρίζεσθον μὴ δὲ τρίβεσθε κακοῖσι·

νίκη δ' ἀμφοτέροισιν ἀέθλια δ' ἶσ' ἀνελόντες·
ἔρχεσθ' ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν ἀχαιοί·
Ὥς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον, ἠδ' ἐπίθοντο
καί ῥ' ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας·
πηλείδης δ' αἶψ' ἄλλα τίθει ταχυτῆτος ἄεθλα,
ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δ' ἄρα μέτρα
χάνδανεν. αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπ' αἶαν
πολλόν· ἐπεὶ σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν·
φοίνικες δ' ἄγον ἄνδρες ἐπ' ἠεροειδέα πόντον.
στῆσαν δ' ἐν λιμένεσσι θόαντι δὲ δῶρον ἔδωκαν·
υἷος δὲ πριάμοιο λυκάονος ὦνον ἔδωκε,
πατρόκλῳ ἥρωϊ ἰησονίδης εὔνηος
καὶ τὸν ἀχιλλεὺς θῆκεν ἀέθλιον οὗ ἑτάροιο.
ὅς τις ἐλαφρότατος ποσὶ κραιπνοῖσι πέλοιτο·
δευτέρῳ δ' αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημοῦ·
ἡμιτάλαντον δὲ χρυσοῦ λοισθῆϊ ἔθηκε.
στῆ δὲ ὀρθὸς καὶ μῦθον ἐν ἀργείοισιν ἔειπεν·
ὄρνυσθ' οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
Ὥς ἔφατ'· ὦρνυτο δ' αὐτίκ' ὀϊλῆος ταχὺς αἴας
ἂν δ' ὀδυσσεὺς πολύμητις· ἔπειτα δὲ νέστορος υἱὸς
ἀντίλοχος· ὁ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα·
στὰν δὲ μεταστοιχεί· σήμηνε δὲ τέρματ' ἀχιλλεύς·
τοῖσι δ' ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δ' ἔπειτα
ἔκφερ' ὀϊλιάδης· ἐπὶ δ' ὤρνυτο δῖος ὀδυσσεύς·
ἄγχι μάλ', ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο
στήθεός ἐστι κανὼν, ὅν τ' εὖ μάλα χερσὶ τανύσσῃ
πηνίον ἐξέλκουσα παρὲκ μίτον· ἀγχόθι δ' ἴσχει
στήθεος, ὡς ὀδυσεὺς θέεν ἐγγύθεν· αὐτὰρ ὄπισθεν
ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·

καδ δ' ἄρα οἱ κεφαλῆς χέ' ἀϋτμένα δῖος Ὀδυσσεύς·
αἰεὶ ῥίμφα θέων· ἴαχον δ' ἐπὶ πάντες Ἀχαιοί,
νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον·
ἀλλ' ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκ' Ὀδυσσεύς,
εὔχετ' Ἀθηναίῃ γλαυκώπιδι, ὃν κατὰ θυμόν·
κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν·
Ὣς ἔφατ' εὐχόμενος· τοῦ δ' ἔκλυε Παλλὰς Ἀθήνη·
γυῖα δ' ἔθηκεν ἐλαφρά, πόδας, καὶ χεῖρας ὕπερθεν·
ἀλλ' ὅτε δὴ τάχ' ἔμελλον ἐπαΐξεσθαι ἄεθλον·
ἔνθ' Αἴας μὲν ὄλισθε θέων· βλάψεν γὰρ Ἀθήνη·
τῇ ῥα βοῶν κέχυτ' ὄνθος ἀποκταμένων ἐριμύκων·
οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·
ἐν δ' ὄνθου βοέου πλῆτο, στόματε ῥῖνάς τε
κρητῆρ' αὖτ' ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς·
ὡς ἦλθε φθάμενος· ὁ δὲ βοῦν ἕλε φαίδιμος Αἴας·
στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο·
ὄνθον ἀποπτύων· μετὰ δ' Ἀργείοισιν ἔειπεν·
ὢ πόποι· ἦ μ' ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ
μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται, ἠδ' ἐπαρήγει·
Ὣς ἔφαθ'· οἱ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασσαν·
Ἀντίλοχος δ' ἄρα δὴ λοισθήιον ἔκφερ' ἄεθλον
μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
εἰδόσιν ὔμμ' ἐρέω πᾶσιν φίλοι ὡς ἔτι καὶ νῦν
ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους·
Αἴας μὲν γὰρ ἐμεῖ' ὀλίγον προγενέστερός ἐστιν·
οὗτος δὲ προτέρης γενεῆς προτέρων τ' ἀνθρώπων·
ὠμογέροντα δέ μιν φάσ' ἔμμεναι· ἀργαλέον δὲ
ποσσὶν ἐριδήσασθ' Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ·
Ὣς φάτο· κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα·

τὸν δ' ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν·
ἀντίλοχ', οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,
ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω·
ὣς εἰπὼν, ἐν χερσὶ τίθει· ὃ δὲ δέξατο χαίρων·
αὐτὰρ πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος
θῆκ' ἐς ἀγῶνα φέρων κατ' ἀσπίδα, καὶ τρυφάλειαν·
τεύχεα σαρπήδοντος· ἅ μιν πάτροκλος ἀπηύρα·
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν ἀργείοισιν ἔειπεν·
ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥπερ ἀρίστω
τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε
ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι·
ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν·
ψαύσῃ δ' ἐνδίνων διά τ' ἔντεα καὶ μέλαν αἷμα
τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον
καλὸν, θρηΐκιον· τὸ μὲν ἀστεροπαῖον ἀπηῦρον
τεύχεα δ' ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων
καί σφιν δαῖτ' ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν
Ὣς ἔφατ'· ὦρτο δ' ἔπειτα μέγας τελαμώνιος αἴας
ἂν δ' ἄρα, τυδεΐδης ὦρτο κρατερὸς διομήδης·
οἳ δ' ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι·
δεινὸν δερκομένω· θάμβος δ' ἔχε πάντας ἀχαιούς·
ἀλλ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες·
τρὶς μὲν ἐπήϊξαν τρὶς δὲ σχεδὸν ὡρμήθησαν·
ἔνθ' αἴας μὲν ἔπειτα κατ' ἀσπίδα πάντοσ' ἐΐσην
νύξ'· οὐδὲ χρό' ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ·
τυδεΐδης δ' ἄρ' ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο,
αἰὲν ἐπ' αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ·
καὶ τότε δή ῥ' αἴαντι περιδδείσαντες ἀχαιοί·

παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσ' ἀνελέσθαι·
αὐτὰρ τυδείδῃ δῶκε μέγα φάσγανον ἥρως
σὺν κολεῷ τε φέρων, καὶ εὐτμήτῳ τελαμῶνι·
αὐτὰρ πηλείδης θῆκεν σόλον αὐτοχόωνον·
ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος ἠετίωνος·
ἀλλ' ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος ἀχιλλεύς·
τὸν δ' ἄγετ' ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι·
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν ἀργείοισιν ἔειπεν
ὄρνυσθ' οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροὶ
ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς
χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου·
ποιμὴν οὐδ' ἀροτὴρ εἶσ' ἐς πόλιν ἀλλὰ παρέξει·
Ὣς ἔφατ'· ὦρτο δ' ἔπειτα μενεπτόλεμος πολυποίτης
ἂν δὲ λεοντῆος κρατερὸν μένος ἀντιθέοιο·
ἂν δ' αἴας τελαμωνιάδης καὶ δῖος ἐπειός·
ἑξείης δ' ἵσταντο σόλον δ' ἕλε δῖος ἐπειός·
ἧκε δὲ δινήσας· γέλασαν δ' ἐπὶ πάντες ἀχαιοί·
δεύτερος αὖτ' ἀφέηκε λεοντεὺς, ὄζος ἄρηος
τὸ τρίτον αὖτ' ἔρριψε μέγας τελαμώνιος αἴας·
χειρὸς ἀπὸ στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντα
ἀλλ' ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος πολυποίτης,
ὅσσον τίς τ' ἔρριψε καλαύροπα βουκόλος ἀνήρ·
ἡ δέ θ' ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας·
τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δ' ἐβόησαν·
ἀνστάντες δ' ἕταροι πολυποίταο κρατεροῖο·
νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον·
αὐτὰρ ὁ τοξευτῇσι τίθει ἰόεντα σίδηρον·
κὰδ δ' ἐτίθει, δέκα μὲν πελέκεις δέκα δ' ἡμιπέλεκκα·

ἱστὸν δ' ἔστησεν νηὸς κυανοπρώροιο,
τηλοῦ ἐπὶ ψαμάθοιο· ἐκ δὲ τρήρωνα πέλειαν
λεπτῇ μηρίνθῳ δῆσεν ποδός· ἧς ἄρ ἀνώγει,
τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν·
πάντας ἀειράμενος πελέκεας κλισίην δὲ φερέσθω.
ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτὼν·
ἥσσων γὰρ δὴ κεῖνος, ὃ δ' οἴσεται ἡμιπέλεκκα.
Ὣς ἔφατ'· ὦρτο δ' ἔπειτα βίη τεύκροιο ἄνακτος·
ἂν δ' ἄρα μηριόνης θεράπων ἐῢς ἰδομενῆος·
κλήρους δ' ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες·
τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν αὐτίκα δ' ἰὸν,
ἧκεν ἐπικρατέως, οὐδ' ἠπείλησεν ἄνακτι
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην·
ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γ' ἀπόλλων·
αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετ' ὄρνις·
ἀντικρὺ δ' ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός·
ἡ μὲν ἔπειτ' ἤϊξε πρὸς οὐρανὸν, ἡ δὲ παρείθη
μήρινθος ποτὶ γαῖαν αὐτὰρ κελάδησαν ἀχαιοί·
σπερχόμενος δ' ἄρα μηριόνης ἐξείρυσε χειρὸς
τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι ὡς ἴθυνεν·
αὐτίκα δ' ἠπείλησεν ἑκηβόλῳ ἀπόλλωνι,
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην·
ὕψι δ' ὑπαὶ νεφέων ἴδετο τρήρωνα πέλειαν·
τὴν ῥ' ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην·
ἀντικρὺ δὲ διῆλθε βέλος, τὸ μὲν ἂψ ἐπὶ γαίῃ
πρόσθεν μηριόναο πάγη ποδὸς αὐτὰρ ἡ ὄρνις
ἱστῷ ἐφεζομένη νηὸς κυανοπρώροιο·
αὐχέν' ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν·
ὠκὺς δ' ἐκ μελέων θυμὸς πτάτο· τῆλε δ' ἀπ' αὐτοῦ

κὰδ δ' ἔπεσε· λαοὶ δ' αὖ θηεῦντό τε θάμβησάν τε.
ἂν δ' ἄρα μηριόνης πελέκεας δέκα πάντας ἄειρε·
τεῦκρος δ' ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας·
αὐτὰρ πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος,
κὰδ δὲ λέβητ' ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα
θῆκ' ἐς ἀγῶνα φέρων· καί ῥ' ἥμονες ἄνδρες ἀνέσταν·
ἂν μὲν ἄρ' ἀτρεΐδης εὐρυκρείων ἀγαμέμνων·
ἂν δ' ἄρα μηριόνης θεράπων ἐῢς ἰδομενῆος·
τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος ἀχιλλεύς·
Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων·
ἠδ' ὅσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος·
ἀλλὰ σὺ μὲν τόδ' ἄεθλον ἔχων· κοίλας ἐπὶ νῆας
ἔρχευ· ἀτὰρ δόρυ μηριόνῃ ἥρωϊ πόρωμεν·
εἰ σύ γε σῷ θυμῷ ἐθέλοις, κέλομαι γὰρ ἔγωγε·
Ὣς ἔφατ' οὐδ' ἀπίθησεν ἄναξ ἀνδρῶν ἀγαμέμνων·
δῶκε δὲ μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅγ' ἥρως·
ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον·

ΥΠΟΘΕΣΙΣ ΤΗΣ· Ω· ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ

ζ Εὺς κηδόμενος ἕκτορος θέτιν πρὸς ἀχιλλέα πέμπει ὅπως ἀποδῷ τοῦ ἥρωος τὸ σῶμα· ἶριν δὲ πρὸς πρίαμον, ὅπως λύτρα κομίσας ἀχιλλεῖ, τὸν νεκρὸν τοῦ παιδὸς ἀπολάβοι· ὁ δὲ προπεμφθεὶς ὑπὸ ἑρμοῦ· καὶ κοιμίσας τοὺς ἑλληνικοὺς φύλακας, παραγίνεται πρὸς ἀχιλλέα· καὶ ἱκετεύσας αὐτὸν ἀπολαμβάνει τὸν υἱόν· καὶ ἀνακομίσας εἰς τὴν πόλιν, θάπτει, καὶ ἐπ᾽ αὐτῷ δεῖπνον ἄγει.

ΙΛΙΑΔΟΣ. Ω. ΟΜΗΡΟΥ ΡΑΥΩΙΔΙΑΣ

Ω πρίαμος νέκυν ἧα λαβὼν, γέρα δῶκεν ἀχιλλεῖ·

ῦτο δ' ἀγών· λαοὶ δὲ θοὰς ἐπὶ
νῆας ἕκαστοι·
λ ἐσκίδναντ' ἰέναι· τοὶ μὲν δόρ-
ποιο μέδοντο,
ὕπνου τε γλυκεροῦ ταρπήμεναι,
αὐτὰρ ἀχιλλεὺς·

κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος
ᾕρει πανδαμάτωρ, ἀλλ' ἐστρέφετ' ἔνθα καὶ ἔνθα,
πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠῢ
ἠδ' ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·
τῶν μιμνησκόμενος, θαλερὸν κατὰ δάκρυον εἶβεν·
ἄλλοτ' ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ' αὖτε
ὕπτιος, ἄλλοτε δὲ πρηνής· τότε δ' ὀρθὸς ἀναστὰς·
δινεύεσκ' ἀλύων παρὰ θῖν' ἁλός· οὐδέ μιν ἠὼς
φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ' ἠϊόνας τε·
ἀλλ' ὅγ' ἐπεὶ ζεύξειεν ὑφ' ἅρμασιν ὠκέας ἵππους·
ἕκτορα δ' ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν·
τρὶς δ' ἐρύσας περὶ σῆμα μενοιτιάδαο θανόντος·
αὖτις ἐν κλισίῃ παυέσκετο· τόνδε δ' ἔασκεν
ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δ' ἀπόλλων
πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτ' ἐλεαίρων·
καὶ τεθνειότα περ· περὶ δ' αἰγίδι πάντα κάλυπτε
χρυσείῃ· ἵνα μήμιν ἀποδρύφοι ἑλκυστάζων·

ὣς ὁ μὲν ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·
τὸν δ' ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες·
κλέψαι δ' ὀτρύνεσκον ἐΰσκοπον ἀργειφόντην·
ἔνθ' ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθ' ἥρῃ,
οὐδὲ ποσειδάων' οὐδὲ γλαυκώπιδι κούρῃ·
ἀλλ' ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο ἴλιος ἱρὴ,
καὶ πρίαμος καὶ λαὸς ἀλεξάνδρου ἕνεκ' ἄτης·
ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο·
τὴν δ' ᾔνησ', ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν·
ἀλλ' ὅτε δή ῥ' ἐκ τοῖο δυωδεκάτη γένετ' ἠώς·
καὶ τότ' ἄρ' ἀθανάτοισι μετηύδα φοῖβος ἀπόλλων·
Σχέτλιοί ἐστε θεοὶ δηλήμονες, οὔ νύ ποθ' ὑμῖν
ἕκτωρ μηρί' ἔκηε βοῶν αἰγῶν τε τελείων·
τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι,
ἥ τ' ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ.
καὶ πατέρι πριάμῳ, λαοῖσί τε· τοί κέ μιν ὦκα
ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσειαν·
ἀλλ' ὀλοῷ ἀχιλῆϊ θεοὶ βούλεσθ' ἐπαρήγειν,
ᾧ οὔτ' ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα
γναμπτὸν ἐνὶ στήθεσσι· λέων δ' ὣς ἄγρια οἶδεν·
ὅς τ' ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ
εἴξας εἶσ' ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·
ὣς ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς
γίνεται ἥ τ' ἄνδρας μέγα σίνεται ἠδ' ὀνίνησι·
μέλλει γάρ πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι
ἠὲ κασίγνητον ὁμογάστριον· ἠὲ καὶ υἱόν·
ἀλλ' ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·
τλητὸν γὰρ μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν·
αὐτὰρ ὅ γ' ἕκτορα δῖον ἐπεὶ φίλον ἦτορ ἀπηύρα,

ἵππων ἐξάπτων περὶ σῆμ' ἑτάροιο φίλοιο
ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τ' ἄμεινον·
μὴ ἀγαθῷ περ ἐόντι νεμεσηθῶμέν οἱ ἡμεῖς·
κωφὴν γὰρ δὴ γαῖαν, ἀεικίζει μενεαίνων·
Τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος ἥρη·
εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε·
εἰ δὴ ὁμὴν ἀχιλῆι, καὶ ἕκτορι θήσετε τιμήν·
ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·
αὐτὰρ ἀχιλλεύς ἐστι θεᾶς γόνος· ἣν ἐγὼ αὐτὴ,
θρέψα τε καὶ ἀτίτηλα· καὶ ἀνδρὶ πόρον παράκοιτιν
πηλεῖ· ὃς περὶ κῆρι φίλος γένετ' ἀθανάτοισι·
πάντες δ' ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι·
δαίνυ', ἔχων φόρμιγγα κακῶν ἕταρ' αἰὲν ἄπιστε·
Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα ζεύς·
ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν·
οὐ μὲν γὰρ τιμή γε μί' ἔσσεται· ἀλλὰ μὲν ἕκτωρ
φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν ἰλίῳ εἰσίν·
ὣς γὰρ ἔμοιγ' ἐπεὶ οὔτι φίλων ἡμάρτανε δώρων·
οὐ γάρ μοι ποτὲ βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς·
ἀλλ' ἤτοι κλέψαι μὲν ἐάσομεν· οὐδέ πη ἔστι
λάθρῃ ἀχιλλῆος θρασὺν ἕκτορα· ἦ γάρ οἱ αἰεὶ
μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτας τε καὶ ἦμαρ·
ἀλλ' εἴτις καλέσειε θεῶν θέτιν ἆσσον ἐμεῖο,
ὄφρα τί οἱ εἴπω πυκινὸν ἔπος ὥς κεν ἀχιλλεὺς
δώρων ἐκ πριάμοιο λάχῃ, ἀπό θ' ἕκτορα λύσῃ·
Ὣς ἔφατ'· ὦρτο δὲ ἶρις ἀελλόπος ἀγγελέουσα
μεσσηγὺς δὲ σάμου τε καὶ ἴμβρου παιπαλοέσσης
ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη·

ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν.
ἥ τε κατ' ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα.
ἔρχεται ὠμηστῇσιν ἐπ' ἰχθύσι κῆρα φέρουσα.
εὗρε δ' ἐνὶ σπῆϊ γλαφυρῷ θέτιν. ἀμφὶ δέ τ' ἄλλαι
εἵαθ' ὁμηγερέες ἅλιαι θεαί. ἡ δ' ἐνὶ μέσαις
κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλεν
φθίσεσθ' ἐν τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα ἶρις.
ὄρσο θέτι. καλέει ζεὺς ἄφθιτα μήδεα εἰδώς.
Τὴν δ' ἠμείβετ' ἔπειτα θεὰ θέτις ἀργυρόπεζα.
τίπτε με κεῖνος ἄνωγε μέγας θεός. αἰδέομαι δὲ
μίσγεσθ' ἀθανάτοισιν, ἔχω δ' ἄχε' ἄκριτα θυμῷ.
εἶμι μὲν, οὐδ' ἅλιον ἔπος ἔσσεται ὅττι κεν εἴποι.
Ὣς ἄρα φωνήσασα κάλυμμ' ἕλε δῖα θεάων
κυάνεον. τοῦ δ' οὔτι μελάντερον ἔπλετο ἔσθος.
βῆ δ' ἰέναι. πρόσθεν δὲ ποδήνεμος ὠκέα ἶρις
ἡγεῖτ'. ἀμφὶ δ' ἄρα σφι λιάζετο κῦμα θαλάσσης.
ἀκτὴν δ' ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην.
εὗρον δ' εὐρύοπα κρονίδην. περὶ δ' ἄλλοι ἅπαντες
εἵαθ' ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.
ἡ δ' ἄρα πὰρ διῒ πατρὶ καθέζετο, εἶξε δ' ἀθήνη.
ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χειρὶ θῆκε.
καί ῥ' εὔφρην' ἐπέεσσι, θέτις δ' ὤρεξε πιοῦσα.
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε.
ἤλυθες οὔλυμπόνδε θεὰ θέτι κηδομένη περ.
πένθος ἄλαστον ἔχουσα μετὰ φρεσὶν οἶδα καὶ αὐτός.
ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σ' εἵνεκα δεῦρο κάλεσσα.
ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν,
ἕκτορος ἀμφὶ νέκυι καὶ ἀχιλλῆϊ πτολιπόρθῳ.

κλέψαι δ' ὀτρύνεσκον ἐΰσκοπον ἀργειφόντην·
αὐτὰρ ἐγὼ τόδε κῦδος ἀχιλλῆϊ προτιάπτω·
αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων·
αἶψα μάλ' ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον
σκύζεσθαί οἱ εἰπὲ θεοὺς, ἐμὲ δ' ἔξοχα πάντων
ἀθανάτων κεχολῶσθαι ὅτι φρεσὶ μαινομένῃσιν
ἕκτορ' ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδ' ἀπέλυσεν
αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θ' ἕκτορα λύσῃ·
αὐτὰρ ἐγὼ πριάμῳ μεγαλήτορι ἶριν ἐφήσω
λύσασθαι φίλον υἱὸν, ἰόντ' ἐπὶ νῆας ἀχαιῶν·
δῶρα δ' ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ·
Ὣς ἔφατ' οὐδ' ἀπίθησε θεὰ θέτις ἀργυρόπεζα·
βῆ δὲ κατ' οὐλύμποιο καρήνων ἀΐξασα·
ἷξεν δ' ἐς κλισίην οὗ υἱέος ἐν δ' ἄρα τόν γε
εὗρ' ἁδινὰ στενάχοντα· φίλοι δ' ἀμφ' αὐτὸν ἑταῖροι,
ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον·
τοῖσι δ' ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο·
ἣ δὲ μάλ' ἄγχ' αὐτοῖο καθέζετο πότνια μήτηρ·
χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·
Τέκνον ἐμὸν, τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων·
σὴν ἔδεαι κραδίην μεμνημένος οὐδέ τι σίτου·
οὔτ' εὐνῆς· ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι
μίσγεσθ'· οὐ γάρ μοι δηρὸν βέῃ· ἀλλά τοι ἤδη
ἄγχι παρέστηκε θάνατος, καὶ μοῖρα κραταιή·
ἀλλ' ἐμέθεν ξύνες ὦκα· διὸς δέ τοι ἄγγελός εἰμι·
σκύζεσθαί σοι φησὶ θεοὺς· ἐὲ δ' ἔξοχα πάντων
ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν·
ἕκτορ' ἔχεις παρὰ νηυσὶ κορωνίσιν, οὐδ' ἀπέλυσας·
ἀλλ' ἄγε δὴ λῦσον· νεκροῖο δὲ δέξαι ἄποινα·

Τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
τῇδ' εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο·
εἰ δὴ πρόφρονι θυμῷ ὀλύμπιος αὐτὸς ἀνώγει·
ὣς οἵ γ' ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς
πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον
ἶριν δ' ὤτρυνε κρονίδης εἰς ἴλιον ἱρήν
Βάσκ' ἴθι ἶρι ταχεῖα λιποῦσ' ἕδος οὐλύμποιο,
ἄγγειλον πριάμῳ μεγαλήτορι ἴλιον εἴσω
λύσασθαι φίλον υἱὸν ἰόντ' ἐπὶ νῆας ἀχαιῶν·
δῶρα δ' ἀχιλλῆϊ φερέμεν· τά κεν θυμὸν ἰήνῃ
οἶον· μὴ δέ τις ἄλλος ἅμα τρώων ἴτω ἀνήρ·
κῆρύξ τις οἱ ἕποιτο γεραίτερος ὅς κ' ἰθύνει
ἡμιόνους καὶ ἅμαξαν εὔτροχον· ἠδὲ καὶ αὖτις
νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος ἀχιλλεύς·
μὴ δέ τι οἱ θάνατος μελέτω φρεσί, μὴ δέ τι τάρβος·
τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργειφόντην·
ὃς ἄξει εἵως κεν ἄγων ἀχιλλῆϊ πελάσσῃ·
αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην ἀχιλῆος·
οὔτ' αὐτὸς κτενέει ἀπό τ' ἄλλους πάντας ἐρύξει·
οὔτε γάρ ἐστ' ἄφρων, οὔτ' ἄσκοπος οὔτ' ἀλιτήμων·
ἀλλὰ μάλ' ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός·
Ὣς ἔφατ'· ὦρτο δ' ἶρις ἀελλόπος ἀγγελέουσα·
ἷξεν δ' ἐς πριάμοιο, κίχεν δ' ἐνοπήν τε γόον τε·
παῖδες μὲν πατέρ' ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς·
δάκρυσιν εἵματ' ἔφυρον· ὁ δ' ἐν μέσσοισι γεραιὸς
ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ
κόπρος ἔην κεφαλῇ τε, καὶ αὐχένι τοῖο γέροντος·
τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι·
θυγατέρες δ' ἀνὰ δῶμα τ' ἠδὲ νυοὶ ὠδύροντο·

τῶν μιμνησκομένη, οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ
χερσὶν ὑπ' ἀργείων κέατο ψυχὰς ὀλέσαντες·
στῆ δὲ παρὰ πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα
τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα·
Θάρσει δαρδανίδη πρίαμε φρεσί, μηδέ τι τάρβει·
οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ' ἱκάνω,
ἀλλ' ἀγαθὰ φρονέουσα, Διὸς δέ τοι ἄγγελός εἰμι.
ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει,
λύσασθαί σ' ἐκέλευσεν ὀλύμπιος ἕκτορα δῖον·
δῶρα δ' ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ,
οἶος· μηδέ τις ἄλλος ἅμα τρώων ἴτω ἀνήρ·
κῆρυξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κεν ἰθύνοι
ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις
νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος ἀχιλλεύς·
μηδέ τι τοι θάνατος μελέτω φρεσί, μηδέ τι τάρβος·
τοῖος γάρ τοι πομπὸς ἅμ' ἕψεται ἀργειφόντης·
ὅς σ' ἄξει ἕως κεν ἄγων ἀχιλῆϊ πελάσσῃ·
αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην ἀχιλῆος,
οὔτ' αὐτὸς κτενέει, ἀπό τ' ἄλλους πάντας ἐρύξει·
οὔτε γάρ ἐστ' ἄφρων οὔτ' ἄσκοπος οὔτ' ἀλιτήμων·
ἀλλὰ μάλ' ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός·
ἡ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πόδας ὠκέα ἶρις·
αὐτὰρ ὅγ' υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην
ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπ' αὐτῆς·
αὐτὸς δ' ἐς θάλαμον κατεβήσετο κηώεντα,
κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει·
ἐς δ' ἄλοχον ἑκάβην ἐκαλέσσατο φώνησέν τε·
δαιμονίη, Διόθεν μοι ὀλύμπιος ἄγγελος ἦλθε
λύσασθαι φίλον υἱὸν ἰόντ' ἐπὶ νῆας ἀχαιῶν,

δῶρα δ' ἀχιλλῆϊ φερέμεν τά κεν θυμὸν ἰήνῃ·
ἀλλ' ἄγε μοι τόδε εἰπὲ, τί τοι φρεσὶν εἴδεται εἶναι·
αἰνῶς γάρ μ' αὐτόν γε μένος καὶ θυμὸς ἀνώγει,
κεῖσ' ἰέναι, ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν ἀχαιῶν·
Ὣς φάτο· κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ·
ὤ μοι· πῇ δή τοι φρένες οἴχονθ' ᾗς τὸ πάρος περ
ἔκλε' ἐπ' ἀνθρώπους ξείνους ἠδ' οἷσιν ἀνάσσεις·
πῶς ἐθέλεις ἐπὶ νῆας ἀχαιῶν ἐλθέμεν οἶος,
ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ·
εἰ γάρ σ' αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν,
ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ, ὅγε οὔ σ' ἐλεήσει·
οὐδέ τι σ' αἰδέσεται· νῦν δὲ κλαίωμεν ἄνευθεν
ἥμενοι ἐν μεγάρῳ· τῷ δ' ὥς ποθι μοῖρα κραταιὴ
γεινομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκον αὐτὴ,
ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων,
ἀνδρὶ παρὰ κρατερῷ· τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι
ἐσθέμεναι προσφῦσα· τότ' ἄντιτα ἔργα γένοιτο
παιδὸς ἐμοῦ· ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,
ἀλλὰ πρὸ τρώων καὶ τρωϊάδων βαθυκόλπων
ἑσταότ' οὔτε φόβου μεμνημένον οὔτ' ἀλεωρῆς·
Τὴν δ' αὖτε προσέειπε γέρων πρίαμος θεοειδής·
μή μ' ἐθέλοντ' ἰέναι κατερύκανε· μηδέ μοι αὐτὴ
ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις·
εἰ μὲν γάρ τίς μ' ἄλλος ἐπιχθονίων ἐκέλευεν
ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,
ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
νῦν δ' αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,
εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται· εἰ δέ μοι αἶσα

τεθνάμεναι παρὰ νηυσὶν ἀχαιῶν χαλκοχιτώνων
βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν ἀχιλλεὺς,
ἀγκὰς ἑλόντ' ἐμὸν υἱόν· ἐπὴν γόου ἐξ ἔρον εἵην·
ἦ· καὶ φωριαμῶν ἐπιθήματα κάλ' ἀνέῳγεν·
ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους·
δώδεκα δ' ἁπλοΐδας χλαίνας, τόσους δὲ τάπητας·
τόσα δὲ φάρεα καλὰ τόσους δ' ἐπὶ τοῖσι χιτῶνας·
χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα·
ἐκ δὲ δύ' αἴθωνας τρίποδας· πίσυρας δὲ λέβητας·
ἐκ δὲ δέπας περικαλλὲς ὅ οἱ θρήικες πόρον ἄνδρες
ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ
φείσατ' ἐνὶ μεγάροις ὁ γέρων· περὶ δ' ἤθελε θυμῷ,
λύσασθαι φίλον υἱόν· ὁ δὲ τρῶας μὲν ἅπαντας
αἰθούσης ἀπέεργεν ἔπεσσ' αἰσχροῖσιν ἐνίσσων·
ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν
οἴκοι ἔνεστι γόος ὅτι μ' ἤλθετε κηδήσοντες·
ἦ οὔνεσθ' ὅτι μοι κρονίδης ζεὺς ἄλγε' ἔδωκε
παῖδ' ὀλέσαι τὸν ἄριστον· ἀτὰρ γνώσεσθε καὶ ὔμμες·
ῥηΐτεροι γὰρ μᾶλλον ἀχαιοῖσιν δὴ ἔσεσθε,
κείνου τεθνειῶτος ἐναιρέμεν· αὐτὰρ ἔγωγε,
πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε
ὀφθαλμοῖσιν ἰδεῖν, βαίην δόμον ἄϊδος εἴσω·
ἦ· καὶ σκηπανίῳ δίεπ' ἀνέρας· οἱ δ' ἴσαν ἔξω,
σπερχομένοιο γέροντος· ὁ δ' υἱάσιν οἷσιν ὁμόκλα
νεικείων ἕλενόν τε πάριν τ' ἀγάθωνά τε δῖον,
πάμμονά τ' ἀντίφονόν τε βοὴν ἀγαθόν τε πολίτην·
δηΐφοβόν τε καὶ ἱππόθοον καὶ δῖον ἀγαυόν·
ἐννέα τοῖς ὁ γεραιὸς ὁμοκλήσας ἐκέλευε·
σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθ' ἅμα πάντες

ἕκτορος ὤφελετ' ἀντὶ θοῆς ἐπὶ νηυσὶ πεφάσθαι·
ὤ μοι ἐγὼ πανάποτμος· ἐπεὶ τέκον υἷας ἀρίστους
τροίῃ ἐν εὐρείῃ· τῶν δ' οὔ τινα φημὶ λελεῖφθαι
μήστορά τ' ἀντίθεον καὶ τρωΐλον ἱππιοχάρμην·
ἕκτορά θ' ὃς θεὸς ἔσκε μετ' ἀνδράσιν· οὐδὲ ἐῴκει
ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι, ἀλλὰ θεοῖο·
τοὺς μὲν ἀπώλεσ' ἄρης, τὰ δ' ἐλέγχεα πάντα λέλειπται·
ψεῦσταί τ' ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι,
ἀρνῶν ἠδ' ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες·
οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσαιτε τάχιστα,
ταῦτά τε πάντ' ἐπιθεῖτε ἵνα πρήσσωμεν ὁδοῖο·
Ὣς ἔφαθ'· οἱ δ' ἄρα πατρὸς ὑποδδείσαντες ὁμοκλὴν,
ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην,
καλὴν πρωτοπαγῆ πείρινθα δὲ δῆσαν ἐπ' αὐτῆς·
κὰδ δ' ἀπὸ πασσαλόφιν ζυγὸν ᾕρεον ἡμιόνειον·
πύξινον ὀμφαλόεντ' εὖ οἰήκεσσιν ἀρηρός·
ἐκ δ' ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ·
καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ,
πέζῃ· ἐπὶ πρώτῃ· ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,
τρὶς δ' ἑκάτερθεν ἔδησαν ἐπ' ὀμφαλόν· αὐτὰρ ἔπειτα
ἑξείης κατέδησαν ὑπὸ γλωχῖνα δ' ἔκαμψαν·
ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστου ἐπ' ἀπήνης,
νήεον ἑκτορέης κεφαλῆς ἀπερείσι' ἄποινα·
ζεῦξαν δ' ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς
τούς ῥά ποτε πριάμῳ μυσοὶ δῶσαν ἀγλαὰ δῶρα·
ἵππους δὲ πριάμῳ ὕπαγον ζυγὸν οὓς ὁ γεραιὸς
αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ·
τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι
κῆρυξ καὶ πρίαμος πυκινὰ φρεσὶ μήδε' ἔχοντες·

ἀγχίμολον δέ σφ' ἦλθ' ἑκάβη τετιηότι θυμῷ·
οἶνον ἔχουσ' ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,
χρυσέῳ ἐν δέπαϊ ὄφρ' ἀλείψαντε κιοίτην·
στῆ δ' ἵππων προπάροιθεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·
τῆ σπεῖσον διὶ πατρὶ καὶ εὔχεο οἴκαδ' ἱκέσθαι
ἂψ ἐκ δυσμενέων ἀνδρῶν ἐπεὶ ἂρ σέ γε θυμὸς
ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης·
ἀλλ' εὔχου σύ γ' ἔπειτα κελαινεφέϊ κρονίωνι
ἰδαίῳ· ὅς τε τροίην κατὰ πᾶσαν ὁρᾶται·
αἴτει δ' οἰωνὸν ταχὺν ἄγγελον· ὅς τέ οἱ αὐτῷ
φίλτατος οἰωνῶν καί εὗ κράτος ἐστὶ μέγιστον
δεξιὸν ὄφρα μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας,
τῷ πίσυνος ἐπὶ νῆας ἴῃς δαναῶν ταχυπώλων·
εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα ζεὺς,
οὐκ ἂν ἔγωγέ σ' ἔπειτα ἐποτρύνουσα κελοίμην,
νῆας ἐπ' ἀργείων ἰέναι μάλα περ μεμαῶτα·
Τ ἡν δ' ἀπαμειβόμενος προσέφη πρίαμος θεοειδής·
ὦ γύναι οὐ μέν τοι τόδ' ἐφιεμένῃ ἀπιθήσω·
ἐσθλὸν γὰρ διὶ χεῖρας ἀνασχέμεν αἴ κ' ἐλεήσῃ·
ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὤτρυν' ὁ γεραιὸς,
χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἡ δὲ παρέστη
χέρνιβον ἀμφίπολος πρόχοόν θ' ἅμα χερσὶν ἔχουσα·
νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο·
εὔχετ' ἔπειτα στὰς μέσῳ ἕρκει λεῖβε δὲ οἶνον
οὐρανὸν εἰσανιδὼν καὶ φωνήσας ἔπος ηὔδα·
Ζ εῦ πάτερ ἴδηθεν μεδέων κύδιστε μέγιστε
δός μ' ἐς ἀχιλλῆος φίλον ἐλθεῖν ἠδ' ἐλεεινόν·
πέμψον δ' οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ
φίλτατος οἰωνῶν καί εὗ κράτος ἐστὶ μέγιστον

δεξιὸν ὄφρα μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας,
τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.
Ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε μητίετα Ζεύς.
αὐτίκα δ' αἰετὸν ἧκε τελειότατον πετεηνῶν
μορφνὸν θηρητῆρ' ὃν καὶ περκνὸν καλέουσιν.
ὅσση δ' ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται
ἀνέρος ἀφνειοῖο ἐϋκληῗς ἀραρυῖα,
τόσσ' ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερὰ εἴσατο δέ σφιν
δεξιὸς ἀΐξας ὑπὲρ ἄστεος οἱ δὲ ἰδόντες,
γήθησαν καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
σπερχόμενος δ' ὁ γέρων· ξεστοῦ ἐπεβήσατο δίφρου·
ἐκ δ' ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.
πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,
τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων αὐτὰρ ὄπισθεν
ἵπποι· τοὺς ὁ γέρων ἐφέπων μάστιγι κέλευε·
καρπαλίμως κατὰ ἄστυ φίλοι δ' ἅμα πάντες ἕποντο
πόλλ' ὀλοφυρόμενοι ὡσεὶ θάνατόν γε κιόντα.
οἱ δ' ἐπεὶ οὖν πόλιος κατέβαν πεδίον δ' ἀφίκοντο,
οἱ μὲν ἄρ ἄψορροι ποτὶ Ἴλιον ἀπονέοντο,
παῖδες καὶ γαμβροὶ τὼ δ' οὐ λάθον εὐρύοπα Ζῆν·
ἐς πεδίον προφανέντε ἰδὼν δ' ἐλέησε γέροντα·
αἶψα δ' ἄρ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα.
Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν
ἀνδρὶ ἑταιρίσαι, καί τ' ἔκλυες ᾧ κ' ἐθέλῃσθα,
βάσκ' ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν·
ὣς ἄγαγ' ὡς μήτ' ἄρ τις ἴδῃ μήτ' ἄρ τε νοήσῃ
τῶν ἄλλων Δαναῶν πρὶν Πηλεΐωνάδ' ἱκέσθαι.
Ὣς ἔφατ' οὐδ' ἀπίθησε διάκτορος ἀργειφόντης.
αὐτίκ' ἔπειθ' ὑπὸ ποσὶν ἐδήσατο καλὰ πέδιλα,

ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ' ὑγρήν·
ἠδ' ἐπ' ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
εἵλετο δὲ ῥάβδον τῇ τ' ἀνδρῶν ὄμματα θέλγει
ὧν ἐθέλει, τοὺς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει·
τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργειφόντης·
αἶψα δ' ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε·
βῆ δ' ἰέναι κούρῳ αἰσυητῆρι ἐοικὼς
πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·
οἱ δ' ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν·
στῆσαν ἄρ' ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν·
ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν·
τὸν δ' ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ
Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε·
Φ φράζεο Δαρδανίδη, φραδέος νόου ἔργα τέτυκται·
ἄνδρ' ὁρόω, τάχα δ' ἄμμε διαρραίσεσθαι ὀΐω·
ἀλλ' ἄγε δὴ φεύγωμεν ἐφ' ἵππων, ἤ μιν ἔπειτα
γούνων ἁψάμενοι λιτανεύσομεν, αἴ κ' ἐλεήσῃ·
Ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δ' αἰνῶς,
ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσιν·
στῆ δὲ ταφών· αὐτὸς δ' ἐριούνιος ἐγγύθεν ἐλθών,
χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπεν·
πῇ πάτερ ὧδ' ἵππους τε καὶ ἡμιόνους ἰθύνεις
νύκτα δι' ἀμβροσίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι·
οὐδὲ σύ γ' ἔδδεισας μένεα πνείοντας Ἀχαιούς,
οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασιν·
τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,
τόσσα δ' ὀνείατ' ἄγοντα τίς ἂν δή τοι νόος εἴη·
οὔτ' αὐτὸς νέος ἐσσὶ, γέρων δέ τοι οὗτος ὀπηδεῖ·
ἄνδρ' ἀπαμύνασθαι ὅτε τις πρότερος χαλεπήνῃ·

ἀλλ' ἐγὼ οὐδέν σε ῥέξω κακὸν καὶ δέ κεν ἄλλον
σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω·
Τὸν δ' ἠμείβετ' ἔπειτα γέρων πρίαμος θεοειδής·
οὕτω πῃ τάδε γ' ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις,
ἀλλ' ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα·
ὅς μοι τοῖον δ' ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι
αἴσιον· οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός·
πέπνυσαί τε νόον μακάρων δ' ἔξεσσι τοκήων·
Τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργειφόντης·
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπας·
ἀλλ' ἄγε μοι τόδε εἰπὲ, καὶ ἀτρεκέως κατάλεξον·
ἠέ πη ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ
ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ·
ἦ ἤδη πάντες καταλείπετε ἴλιον ἱρὴν
δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλεν
σὸς παῖς· οὐ μὲν γάρ τι μάχης ἐπεδεύετ' ἀχαιῶν·
Τὸν δ' ἠμείβετ' ἔπειτα γέρων πρίαμος θεοειδής·
τίς δὲ σὺ ἐσσὶ φέριστε· τέων δ' ἔξεσσι τοκήων,
ὅς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες·
Τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργειφόντης·
πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι ἕκτορα δῖον·
τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ,
ὀφθαλμοῖσιν ὄπωπα καὶ εὖτ' ἐπὶ νηυσὶν ἐλάσας,
ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ·
ἡμεῖς δ' ἑσταότες θαυμάζομεν· οὐ γὰρ ἀχιλλεὺς
εἴα μάρνασθαι κεχολωμένος ἀτρείωνι·
τοῦ γὰρ ἐγὼ θεράπων· μία δ' ἤγαγε νηῦς εὐεργής·
μυρμιδόνων δ' ἔξειμι· πατὴρ δέ μοί ἐστι πολύκτωρ·
ἀφνειὸς μὲν ὅδ' ἐστὶ γέρων δέ μοι ὡς σύ περ ὧδε.

ἓξ δέ οἱ υἷες ἔασιν ἐγὼ δέ τι ἕβδομός εἰμι
τῶν μεταπαλλόμενος κλήρῳ λάχον ἐνθάδ' ἕπεσθαι.
νῦν δ' ἦλθον πεδίονδ' ἀπὸ νηῶν· ἠῶθεν γὰρ
θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες ἀχαιοί.
ἀσχαλόωσι γὰρ οἵ γε καθήμενοι οὐδὲ δύνανται
ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες ἀχαιῶν.
Τὸν δ' ἠμείβετ' ἔπειτα γέρων πρίαμος θεοειδής·
εἰ μὲν δὴ θεράπων πηληϊάδεω ἀχιλλῆος
εἶς ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον
ἢ ἔτι πὰρ νήεσιν ἐμὸς παῖς, ἠέ μιν ἤδη
ἧσι κυσὶν μελεϊστὶ ταμὼν προὔθηκεν ἀχιλλεύς.
Τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργειφόντης·
ὦ γέρον οὔπω τόν δὲ κύνες φάγον, οὐδ' οἰωνοί,
ἀλλ' ἔτι κεῖνος κεῖται ἀχιλλῆος παρὰ νηῒ
αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς
κειμένῳ· οὐδέ τι οἱ χρὼς σήπεται οὐδέ μιν εὐλαὶ
ἔσθουσ', αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν.
ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο
ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανείη.
οὐδέ μιν αἰσχύνει, θεῷό κεν αὐτὸς ἐπελθών.
οἷον ἐερσήεις κεῖται περὶ δ' αἷμα νένιπται.
οὐδέ ποθι μιαρὸς σὺν δ' ἕλκεα πάντα μέμυκεν,
ὅσ' ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν.
ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος,
καὶ νέκυός περ ἐόντος ἐπεί σφι φίλος περὶ κῆρι.
Ὣς φάτο· γήθησεν δ' ὁ γέρων, καὶ ἀμείβετο μύθῳ.
ὦ τέκος ἦ ῥ' ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι
ἀθανάτοις ἐπεὶ οὔ ποτ' ἐμὸς παῖς εἴ ποτ' ἔην γε
λήθετ' ἐνὶ μεγάροισι θεῶν οἳ ὄλυμπον ἔχουσι.

τῷ οἱ ἐπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ
ἀλλ' ἄγε δὴ τόδε δέξαι ἐμοῦ πάρα καλὸν ἄλεισον·
αὐτόν τε ῥῦσαι. πέμψον δέ με σύν γε θεοῖσιν
ὄφρα κεν ἐς κλισίην πηληϊάδεω ἀφίκωμαι·
Τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργειφόντης·
πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου οὐδέ με πείσεις,
ὅς με κέλῃ σέο δῶρα παρὲξ ἀχιλλῆος ἔχεσθαι·
τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι
συλεύειν, μή μοι κακὸν μετόπισθε γένηται.
σοὶ δ' ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν ἄργος ἱκοίμην
ἐνδυκέως ἐν νηῒ θοῇ, ἢ πεζὸς ὁμαρτέων.
οὐκ ἄν τίς τοι πομπὸν ὀνοσάμενος μαχέσαιτο·
ἦ· καὶ ἐπαΐξας ἐριούνιος ἅρμα καὶ ἵππους,
καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν
ἐν δ' ἔπνευσ' ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ·
ἀλλ' ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο
οἱ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο·
τοῖσι δ' ἐφ' ὕπνον ἔχευε διάκτορος ἀργειφόντης
πᾶσιν· ἄφαρ δ' ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας
ἐς δ' ἄγαγε πρίαμόν τε καὶ ἀγλαὰ δῶρ' ἐπ' ἀπήνης·
ἀλλ' ὅτε δὲ κλισίην πηληϊάδεω ἀφίκοντο
ὑψηλήν, τὴν μυρμιδόνες ποίησαν ἄνακτι
δοῦρ' ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν,
λαχνῆεν τ' ὄροφον λειμωνόθεν ἀμήσαντες·
ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι·
σταυροῖσιν πυκινοῖσι· θύρην δ' ἔχε μοῦνος ἐπιβλὴς
εἰλάτινος· τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον ἀχαιοί
τρεῖς δ' ἀναοίγεσκον μεγάλην κληῗδα θυράων
τῶν ἄλλων· ἀχιλλεὺς δ' ἄρ' ἐπιρρήσσεσκε καὶ οἶος·

δή ῥα τόθ' ἑρμείας ἐριούνιος ὤϊξε γέροντι·
ἐς δ' ἄγαγε κλυτὰ δῶρα ποδώκει πηλεΐωνι·
ἐξ ἵππων δ' ἀπέβαινεν ἐπὶ χθονὶ φώνησέν τε·
Ω γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα
ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν·
ἀλλ' ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι οὐδ' ἀχιλῆος
ὀφθαλμοὺς εἴσειμι, νεμεσσητὸν δέ κεν εἴη
ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·
τύνη δ' εἰσελθὼν λαβὲ γούνατα πηλεΐωνος·
καί μιν ὑπὲρ πατρὸς, καὶ μητέρος ἠϋκόμοιο
λίσσεο καὶ τέκεος ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς·
Ω ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν ὄλυμπον
ἑρμείας· πρίαμος δ' ἐξ ἵππων ἆλτο χαμᾶζε·
ἰδαῖον δὲ κατ' αὖθι λίπεν ὁ δὲ μίμνεν ἐρύκων,
ἵππους ἡμιόνους τε· γέρων δ' ἰθὺς κίεν οἴκου·
τῇ ῥ' ἀχιλλεὺς ἵζεσκε διῒ φίλος· ἐν δέ μιν αὐτὸν
εὗρ' ἕταροι δ' ἀπάνευθε καθείατο· τὼ δὲ δύ' οἴω
ἥρως αὐτομέδων τε καὶ ἄλκιμος ὄζος ἄρηος
ποίπνυον παρεόντε· νέον δ' ἀπέληγεν ἐδωδῆς
ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα·
τοὺς δ' ἔλαθ' εἰσελθὼν πρίαμος μέγας· ἄγχι δ' ἄρα στάς·
χερσὶν ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας
δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας·
ὡς δ' ὅταν ἄνδρ' ἄτη πυκινὴ λάβῃ ὅς τ' ἐνὶ πάτρῃ
φῶτα κατακτείνας, ἄλλων ἐξίκετο δῆμον
ἀνδρὸς ἐς ἀφνειοῦ θάμβος δ' ἔχει εἰσορόωντας·
ὣς ἀχιλεὺς θάμβησεν ἰδὼν πρίαμον θεοειδέα·
θάμβησαν δὲ καὶ ἄλλοι· ἐς ἀλλήλους δὲ ἴδοντο·
τὸν καὶ λισσόμενος πρίαμος πρὸς μῦθον ἔειπεν·

μνῆσαι πατρὸς σεῖο θεοῖς ἐπιείκελ' ἀχιλλεῦ·
τηλίκου, ὥς περ ἐγὼν ὀλοῷ ἐπὶ γήραος οὐδῷ·
καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες.
τείρουσ'· οὐδέ τις ἐστὶν ἀρὴν καὶ λοιγὸν ἀμῦναι·
ἀλλ' ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων·
χαίρει τ' ἐν θυμῷ ἐπί τ' ἔλπεται ἤματα πάντα·
ὄψεσθαι φίλον υἱὸν ἀπὸ τροίηθεν ἰόντα·
αὐτὰρ ἐγὼ πανάποτμος ἐπεὶ τέκον υἷας ἀρίστους,
τροίῃ ἐν εὐρείῃ· τῶν δ' οὔ τινα φημὶ λελεῖφθαι·
πεντήκοντά μοι ἦσαν ὅτ' ἤλυθον υἷες ἀχαιῶν·
ἐννέα καίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν·
τούς δ' ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες·
τῶν μὲν πολλῶν θοῦρος ἄρης ὑπὸ γούνατ' ἔλυσεν·
ὃς δέ μοι οἶος ἔην εἴρυτο δὲ ἄστυ καὶ αὐτούς·
τὸν σὺ πρώην κτείνας ἀμυνόμενον περὶ πάτρης
ἕκτορα· τοῦ νῦν εἵνεχ' ἱκάνω νῆας ἀχαιῶν·
λυσόμενος παρὰ σεῖο, φέρω δ' ἀπερείσι' ἄποινα·
ἀλλ' αἰδεῖο θεοὺς ἀχιλλεῦ αὐτόν τ' ἐλέησον·
μνησάμενος σοῦ πατρός· ἐγὼ δ' ἐλεεινότερός περ.
ἔτλην δ' οἷ' οὔπω τις ἐπιχθόνιος βροτὸς ἄλλος
ἀνδρὸς παιδοφόνοιο, ποτὶ στόμα χεῖρ' ὀρέγεσθαι·
Ὣς φάτο· τῷ δ' ἄρα πατρὸς ὑφ' ἵμερον ὦρσε γόοιο·
ἁψάμενος δ' ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα·
τὼ δὲ μνησαμένω, ὃ μὲν ἕκτορος ἀνδροφόνοιο,
κλαῖ' ἀδινὰ προπάροιθε ποδῶν ἀχιλῆος ἐλυσθείς·
αὐτὰρ ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρ' ἄλλοτε δ' αὖτε
πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματ' ὀρώρει·
αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος ἀχιλλεύς·
καί οἱ ἀπὸ πραπίδων ἦλθ' ἵμερος ἠδ' ἀπὸ γυίων·

αὐτίκ' ἀπὸ

αὐτίκ' ἀπὸ θρόνου ὦρτο· γέροντα δὲ χειρὸς ἀνίστη,
οἰκτείρων πολιόν τε κάρη πολιόν τε γένειον·
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
ἆ δείλ'· ἦ δὴ πολλὰ κάκ' ἄνσχεο σὸν κατὰ θυμόν·
πῶς ἔτλης ἐπὶ νῆας ἀχαιῶν ἐλθέμεν οἶος,
ἀνδρὸς ἐς ὀφθαλμοὺς, ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
υἱέας ἐξενάριξα· σιδήρειόν νύ τοι ἦτορ·
ἀλλ' ἄγε δὴ κατ' ἄρ' ἕζευ ἐπὶ θρόνου· ἄλγεα δ' ἔμπης
ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·
οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·
ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι,
ζώειν ἀχνυμένους· αὐτοὶ δέ τ' ἀκηδέες εἰσί.
δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
δώρων, οἷα δίδωσι κακῶν· ἕτερος δὲ ἑάων.
ᾧ μὲν καμμίξας δώῃ Ζεὺς τερπικέραυνος,
ἄλλοτε μέν τε κακῷ ὅγε κύρεται, ἄλλοτε δ' ἐσθλῷ·
ᾧ δέ κε τῶν λυγρῶν δώῃ λωβητὸν ἔθηκε·
καί ἑ κακὴ βούβρωσις ἐπὶ χθόνα δῖαν ἐλαύνει.
φοιτᾷ δ' οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν·
ὣς μὲν καὶ πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
ἐκ γενετῆς· πάντας γὰρ ἐπ' ἀνθρώπους ἐκέκαστο,
ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ μυρμιδόνεσσι
καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν·
ἀλλ' ἐπὶ καὶ τῷ θῆκε θεὸς κακὸν, ὅττι οἱ οὔτι
παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,
ἀλλ' ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε
γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης
ἧμαι ἐνὶ τροίῃ σέ τε κήδων ἠδὲ σὰ τέκνα·
καὶ σὲ γέρον τοπρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι,

ὅσον λέσβος ἄνω μάκαρος ἕδος ἐντὸς ἐέργει,
καὶ φρυγίη καθύπερθε καὶ ἑλλήσποντος ἀπείρων·
τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι·
αὐτὰρ ἐπεί τοι πῆμα τόδ' ἤγαγον οὐρανίωνες,
αἰεί τοι περὶ ἄστυ μάχαι τ' ἀνδροκτασίαι τε,
ἄνσχεο· μηδ' ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·
οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,
οὐδέ μιν ἀνστήσεις πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα·
Τόν δ' ἠμείβετ' ἔπειτα γέρων πρίαμος θεοειδής·
μή μέ πω ἐς θρόνον ἷζε διοτρεφὲς ὄφρα κεν ἕκτωρ
κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής· ἀλλὰ τάχιστα
λῦσον, ἵν' ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα
πολλὰ τά τοι φέρομεν, σὺ δὲ τῶν δ' ἀπόναιο καὶ ἔλθοις
σὴν ἐς πατρίδα γαῖαν ἐπεί με πρῶτον ἔασας
αὐτόν τε ζώειν· καὶ ὁρᾶν φάος ἠελίοιο·
Τόν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
μηκέτι νῦν μ' ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς
ἕκτορά τοι λῦσαι· διόθεν δέ μοι ἄγγελος ἦλθε
μήτηρ· ἥ μ' ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος·
καὶ δὲ σὲ γινώσκω πρίαμε φρεσὶν, οὐδέ με λήθεις·
ὅττι θεῶν τις ἦγε θοὰς ἐπὶ νῆας ἀχαιῶν·
οὐ γάρ κεν τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλ' ἡβῶν
ἐς στρατὸν οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κ' ὀχῆας
ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων·
τῷ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς·
μή σε γέρον οὐδ' αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω,
καὶ ἱκέτην περ ἐόντα διὸς δ' ἀλίτωμαι ἐφετμάς·
Ὣς ἔφατ'· ἔδδεισε δ' ὁ γέρων, καὶ ἐπείθετο μύθῳ·
πηλείδης δ' οἴκοιο λέων ὣς ἆλτο θύραζε

οὐκ οἶος· ἅμα τῷ γε δύω θεράποντες ἕποντο·
ἥρως αὐτομέδων τε καὶ ἄλκιμος, οὕς ῥα μάλιστα
τί᾽ ἀχιλλεὺς ἑτάρων μετὰ πάτροκλόν γε θανόντα·
οἳ τόθ᾽ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε·
ἐς δ᾽ ἄγαγον κήρυκα καλήτορα, τοῖο γέροντος·
κὰδ δ᾽ ἐπὶ δίφρου εἷσαν ἐϋξέστου δ᾽ ἀπ᾽ ἀπήνης
ᾕρεον ἑκτορέης κεφαλῆς ἀπερείσι᾽ ἄποινα·
κὰδ δ᾽ ἔλιπον δύο φάρε᾽ ἐΰννητόν τε χιτῶνα,
ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι·
δμῳὰς δ᾽ ἐκκαλέσας λοῦσαι κέλετ᾽ ἀμφί τ᾽ ἀλεῖψαι·
νόσφιν ἀειράσας ὡς μὴ πρίαμος ἴδοι υἱόν·
μὴ ὁ μὲν ἀχνυμένῃ κραδίῃ χόλον, οὐκ ἐρύσαιτο
παῖδα ἰδών· ἀχιλῆϊ δ᾽ ὀρινθείη φίλον ἦτορ·
καί ἑ κατακτείνειε· διὸς δ᾽ ἀλίτηται ἐφετμάς·
τὸν δ᾽ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ·
ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα·
αὐτὸς τόν γ᾽ ἀχιλλεὺς λεχέων ἐπέθηκεν ἀείρας·
σὺν δ᾽ ἑτάροι ἤειραν ἐϋξέστην ἐπ᾽ ἀπήνην
ᾤμωξέν τ᾽ ἄρ ἔπειτα· φίλον δ᾽ ὀνόμηνεν ἑταῖρον·
μή μοι πάτροκλε σκυδμαινέμεν αἴκε πύθηαι
εἰν ἄϊδός περ ἐὼν, ὅτι ἕκτορα δῖον ἔλυσα
πατρὶ φίλῳ· ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα·
σοὶ δ᾽ αὖ ἐγὼ καὶ τῶν δ᾽ ἀποδάσσομαι ὅσσ᾽ ἐπέοικεν·
ἦ ῥα· καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος ἀχιλλεύς·
ἕζετο δ᾽ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη
τοίχου τοῦ ἑτέρου· ποτὶ δὲ πρίαμον φάτο μῦθον·
υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες
κεῖται δ᾽ ἐν λεχέεσσ᾽ ἅμα δ᾽ ἠοῖ φαινομένηφι
ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου·

καὶ γάρ τ' ἠΰκομος νιόβη ἐμνήσατο σίτου·
τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο
ἓξ μὲν θυγατέρες, ἓξ δ' υἱέες ἡβώοντες·
τοὺς μὲν ἀπόλλων πέφνεν ἀπ' ἀργυρέοιο βιοῖο·
χωόμενος νιόβῃ· τὰς δ' ἄρτεμις ἰοχέαιρα·
οὕνεκ' ἄρα λητοῖ ἰσάσκετο καλλιπαρήῳ·
φῆ δοιὼ τεκέειν· ἣ δ' αὐτὴ γείνατο πολλούς·
τὼ δ' ἄρα καὶ δοιώ περ ἐόντ' ἀπὸ πάντας ὄλεσσαν
οἱ μὲν ἄρ' ἐννῆμαρ κέατ' ἐν φόνῳ, οὐδέ τις ἦεν
κατθάψαι· λαοὺς δὲ λίθους ποίησεν κρονίων·
τοὺς δ' ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ οὐρανίωνες·
ἡ δ' ἄρα σίτου μνήσατ', ἐπεὶ κάμε δάκρυ χέουσα·
νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν
ἐν σιπύλῳ ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς
νυμφάων, αἵ τ' ἀμφ' ἀχελώϊον ἐρρώσαντο
ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει
ἀλλ' ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ
σίτου· ἔπειτα κεν αὖτε φίλον παῖδα κλαίοισθα·
ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται
ἦ· καὶ ἀναΐξας ὄϊν ὠκὺς ἄργυφον ἀχιλλεύς·
σφάξ'· ἕταροι δ' ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον
μίστυλλόν τ' ἄρ' ἐπισταμένως, πεῖράν τ' ὀβελοῖσιν
ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα·
αὐτομέδων δ' ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν ἀχιλλεύς
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον·
αὐτὰρ ἐπεὶ πόσιος, καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
ἤτοι δαρδανίδης πρίαμος θαύμαζ' ἀχιλῆα,
ὅσσος ἔην, οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει·

αὐτὰρ δαρδανίδην πρίαμον θαύμαζεν ἀχιλλεὺς,
εἰσορόων ὄψιν τ' ἀγαθὴν καὶ μῦθον ἀκούων.
αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,
τὸν πρότερος προσέειπε γέρων πρίαμος θεοειδής·
λέξον νῦν με τάχιστα διοτρεφὲς, ὄφρα καὶ ἤδη
ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν,
ἐξ οὗ σῆς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν·
ἀλλ' αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω,
αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.
νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον
λαυκανίης καθέηκα, πάρος γε μὲν οὔ τι πεπάσμην.
ἦ ῥ' ἀχιλεὺς δ' ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε.
δέμνι' ὑπ' αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
πορφύρε' ἐμβαλέειν, στορέσαι τ' ἐφύπερθε τάπητας,
χλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
αἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
αἶψα δ' ἄρ' ἐστόρεσαν δοιὼ λέχε' ἐγκονέουσαι.
τὸν δ' ἐπικερτομέων προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
ἐκτὸς μὲν δὴ λέξον γέρον φίλε μή τις ἀχαιῶν
ἐνθάδ' ἐπέλθῃσι βουληφόρος οἵ τέ μοι αἰεὶ
βουλὰς βουλεύουσι παρήμενοι ἣ θέμις ἐστί.
τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,
αὐτίκ' ἂν ἐξείποι ἀγαμέμνονι ποιμένι λαῶν·
καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
ποσῆμαρ μέμονας κτερεϊζέμεν ἕκτορα δῖον·
ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.
T τὸν δ' ἠμείβετ' ἔπειτα γέρων πρίαμος θεοειδής·

εἰ μὲν δή μ' ἐθέλεις τελέσαι τάφον ἕκτορι δίῳ
ὧδέ κέ μοι ῥέζων ἀχιλεῦ κεχαρισμένα θείης·
οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δ' ὕλη
ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ τρῶες δεδίασιν·
ἐννῆμαρ μὲν κ' αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν·
τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαίνυ τό τε λαός·
ἑνδεκάτῃ δέ κε τύμβον ἐπ' αὐτῷ ποιήσαιμεν·
τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴπερ ἀνάγκη·
Τὸν δ' αὖτε προσέειπε ποδάρκης δῖος ἀχιλλεύς·
ἔσται τοι καὶ ταῦτα γέρον πρίαμ' ὡς σὺ κελεύεις·
σχήσω γὰρ τόσσον πόλεμον χρόνον ὅσσον ἄνωγας·
Ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος
ἔλαβε δεξιτερὴν, μήπως δείσῃ ἐνὶ θυμῷ·
οἳ μὲν ἄρ' ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο
κῆρυξ καὶ πρίαμος, πυκινὰ φρεσὶ μήδε' ἔχοντες·
αὐτὰρ ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου·
τῷ δὲ βρισηῒς παρελέξατο καλλιπάρηος·
ἄλλοι μὲν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ,
εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·
ἀλλ' οὐχ' ἑρμείην ἐριούνιον ὕπνος ἔμαρπτεν
ὁρμαίνοντ' ἀνὰ θυμὸν ὅπως πρίαμον βασιλῆα
νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς·
στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
Ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακὸν, οἷον ἔθ' εὕδεις
ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σ' εἴασεν ἀχιλλεύς·
καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο· πολλὰ δ' ἔδωκας·
σεῖο δέ κεν ζωοῦ, καὶ τρὶς τόσα δοῖεν ἄποινα,
παῖδες τοι μετόπισθε λελειμμένοι, αἴ κ' ἀγαμέμνων
γνοίη σ' ἀτρείδης, γνώωσι δὲ πάντες ἀχαιοί·

ὣς ἔφατ᾽· ἔδδεισεν δ᾽ ὁ γέρων· κήρυκα δ᾽ ἀνίστη·
τοῖσι δ᾽ ἑρμείας ζεῦξ᾽ ἵππους ἡμιόνους τε·
ῥίμφα δ᾽ ἄρ αὐτὸς ἔλαυνε κατὰ στρατὸν οὐδέ τις ἔγνω·
ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
ξάνθου δινήεντος ὃν ἀθάνατος τέκετο ζεύς·
ἑρμείας μὲν ἔπειτ᾽ ἀπέβη πρὸς μακρὸν ὄλυμπον·
ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ᾽ αἶαν·
οἱ δ᾽ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε
ἵππους· ἡμίονοι δὲ νέκυν φέρον· οὐδέ τις ἄλλος
ἔγνω πρόσθ᾽ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,
ἀλλ᾽ ἄρα κασσάνδρη ἰκέλη χρυσῇ ἀφροδίτῃ,
πέργαμον εἰσαναβᾶσα φίλον πατέρ᾽ εἰσενόησεν·
ἑσταότ᾽ ἐν δίφρῳ κήρυκά τε ἀστυβοώτην·
τὸν δ᾽ ἄρ ἐφ᾽ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·
κώκυσέν τ᾽ ἄρ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ·
ὄψεσθε τρῶες καὶ τρῳάδες ἕκτορ᾽ ἰόντες·
εἴποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι
χαίρετ᾽· ἐπεὶ μέγα χάρμα πόλει τ᾽ ἦν παντί τε δήμῳ·
ὣς ἔφατ᾽. οὐδέ τις αὐτόθι εἰνὶ πόλει λίπετ᾽ ἀνήρ·
οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·
ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι·
πρῶται τόν γ᾽ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ
τιλλέσθην ἐπ᾽ ἄμαξαν ἐΰτροχον ἀΐξασαι
ἁπτόμεναι κεφαλῆς· κλαίων δ᾽ ἀμφίσταθ᾽ ὅμιλος·
καὶ νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα,
ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων·
εἰ μὴ ἄρ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα·
εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα
ἄσεσθε κλαυθμοῖο ἐπὴν ἀγάγοιμι δόμονδε·

Ὣς ἔφαθ'· οἱ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ·
οἱ δ' ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα
τρητοῖς ἐν λεχέεσσι θέσαν· παρὰ δ' εἷσαν ἀοιδοὺς
θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδήν·
οἱ μὲν ἄρ' ἐθρήνεον· ἐπὶ δὲ στενάχοντο γυναῖκες.
Τῇσιν δ' ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο·
ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα,
ἆνερ· ἀπ' αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην
λείπεις ἐν μεγάροισι· πάϊς δ' ἔτι νήπιος αὔτως·
ὃν τέκομεν σύ τ' ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω,
ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατ' ἄκρης
πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν
ῥύσκευ, ἔχες δ' ἀλόχους κεδνὰς καὶ νήπια τέκνα·
αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,
καὶ δὴ ἐγὼ μετὰ τῇσι· σὺ δ' αὖ τέκος ἢ ἐμοὶ αὐτῇ
ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο
ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις ἀχαιῶν
ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον
χωόμενος· ᾧ τινι δήπου ἀδελφεὸν ἔκτανεν ἕκτωρ·
ἢ πατέρ' ἠὲ καὶ υἱόν· ἐπεὶ μάλα πολλοὶ ἀχαιῶν
ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας·
οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ·
τῷ καί μιν λαοὶ ὀδύρονται κατὰ ἄστυ·
ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας
ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά·
οὐ γάρ μοι θνήσκων λεχέων ἐκ χεῖρας ὄρεξας·
οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ
μεμνήμην νύκτάς τε καὶ ἤματα δακρυχέουσα·
Ὣς ἔφατο κλαίουσ'· ἐπὶ δὲ στενάχοντο γυναῖκες.

Τῇσιν δ' αὖθ' ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·
ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,
ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσι·
οἳ δ' ἄρα σεῦ κήδοντο, καὶ ἐν θανάτοιό περ αἴσῃ·
ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς ἀχιλλεὺς,
πέρνασχ' ὅντιν' ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,
ἐς σάμον, ἔς τ' ἴμβρον, καὶ λῆμνον ἀμιχθαλόεσσαν·
σεῦ δ' ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,
πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ' ἑτάροιο
πατρόκλου, τὸν ἔπεφνες, ἀνέστησε δέ μιν οὐδ' ὥς.
νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι
κεῖσαι τῷ ἴκελος, ὅν τ' ἀργυρότοξος ἀπόλλων,
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν·
Ὣς ἔφατο κλαίουσα, γόον δ' ἀλίαστον ὄρινε·
τῇσι δ' ἔπειθ' ἑλένη, τριτάτη ἐξῆρχε γόοιο·
ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων·
ἦ μέν μοι πόσις ἐστὶν ἀλέξανδρος θεοειδής,
ὅς μ' ἄγαγε τροίηνδ'· ὡς πρὶν ὤφελλ' ἀπολέσθαι
ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν·
ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης.
ἀλλ' οὔπω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ' ἀσύφηλον·
ἀλλ' εἴτις με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι
δαέρων, ἢ γαλόων, ἢ εἰνατέρων εὐπέπλων·
ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,
ἀλλὰ σὺ τόν γ' ἐπέεσσι παραιφάμενος κατέρυκες·
σῇ τ' ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσιν·
τῶ σέ θ' ἅμα κλαίω καὶ ἔμ' ἄμμορον ἀχνυμένη κῆρ
οὐ γάρ τίς μοι ἔτ' ἄλλος ἐνὶ τροίῃ εὐρείῃ·
ἤπιος οὐδὲ φίλος. πάντες δέ με πεφρίκασιν·

Ὣς ἔφατο κλαίουσ', ἐπὶ δ' ἔστενε δῆμος ἀπείρων·
λαοῖσιν δ' ὁ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν·
Ἄξετε νῦν Τρῶες ξύλα ἄστυδε, μὴ δέ τι θυμῷ
δείσητ' Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς
πέμπων μ' ὧδ' ἐπέτελλε μελαινάων ἀπὸ νηῶν
μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς·
Ὣς ἔφαθ'· οἳ δ' ὑπ' ἀμάξῃσι βόας ἡμιόνους τε
ζεύγνυσαν· αἶψα δ' ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο·
ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην·
ἀλλ' ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς
καὶ τότ' ἄρ' ἐξέφερον θρασὺν Ἕκτορα δακρυχέοντες·
ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἐν δ' ἔβαλον πῦρ
Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς
τῆμος ἄρ' ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός·
αὐτὰρ ἐπεί ῥ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο·
πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
πᾶσαν ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα
ὀστέα λευκὰ λέγοντο κασίγνητοι, ἕταροί τε
μυρόμενοι θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν·
καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες,
πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν
αἶψα δ' ἄρ' ἐς κοίλην κάπετον θέσαν· αὐτὰρ ὕπερθεν,
πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισιν·
ῥίμφα δὲ σῆμ' ἔχεαν· περὶ δὲ σκοποὶ ἥατο πάντῃ·
μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί·
χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα
εὖ συναγειρόμενοι δαίνυντ' ἐρικυδέα δαῖτα,
δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος·
Ὣς οἵ γ' ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο·

ΤΕΛΟΣ ΤΗΣ ΙΛΙΑΔΟΣ·

Πάλαι [illegible]